EURIPIDIS

FABULAE

EDIDERUNT

R. PRINZ ET **N. WECKLEIN.**

VOL. II. PARS I.

IPHIGENIA TAURICA.

LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI.
MDCCCXCVIII.

EURIPIDIS

IPHIGENIA TAURICA

EDIDIT

N. WECKLEIN.

LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI.
MDCCCXCVIII.

LIPSIAE: TYPIS B. G. TEUBNERI.

NOTARUM INDEX.

L = cod. Laurent. 32, 2 chartaceus saec. XIV.
l = manus correctrices.
P = codex Palatinus, nunc Vaticanus 287 membranaceus saec. XIV.
p = manus correctrices.

Codices contulit R. Prinz. Cfr. etiam collationes Wilamowitzi Anal. Eur. p. 29—36, Chr. Ziegleri in ed. tert. Iph. Taur. a. 1893 p. 62—74, Hieronymi Vitelli in Riv. di Filol. XXIII (1895) p. 374—77.

Codex *P* descriptus est ex cod. *L* (cfr. ad v. 164, 177, 263, 503, 556, 669, 974, 1018, 1028, 1222) et valet id unum fere, ut scripturae primae manus codicis *L* statui possint. Librarius codicis *P* in describendo saepe literas et syllabas omisit, itacismo qui dicitur deceptus complura peccavit, permulta compendia male reddidit.

Non memorantur minutiae ut varii accentus, ι subscr. omissum, *σώζειν, χρήζειν, θνήσκειν, πρῷρα* sine iota, et si de *εἰς* (*εἴσω*) vel *ἐς* (*ἔσω*) nihil notatur, velim putes codices omnibus quibus per metrum licet locis *εἰς* (*εἴσω*) pro *ἐς* (*ἔσω*) exhibere.

ΕΥΡΙΠΙΔΟΥ

ΙΦΙΓΕΝΕΙΑ Η ΕΝ ΤΑΥΡΟΙΣ

Ὑπόθεσις Ἰφιγενείας τῆς ἐν Ταύροις.

Ὀρέστης κατὰ χρησμὸν ἐλθὼν εἰς Ταύρους τῆς Σκυθίας μετὰ Πυλάδου παρακινηθεὶς τὸ παρ' αὐτοῖς τιμώμενον τῆς Ἀρτέμιδος ξόανον ὑφελέσθαι προῃρεῖτο. προελθὼν δ' ἀπὸ τῆς νεὼς καὶ φανείς, ὑπὸ τῶν ἐντοπίων ἅμα τῷ φίλῳ συλληφθεὶς ἀνήχθη κατὰ τὸν παρ' αὐτοῖς ἐθισμόν, ὅπως τοῦ τῆς Ἀρτέμιδος ἱεροῦ σφάγιον γένωνται. τοὺς γὰρ καταπλεύσαντας ξένους ἀπέσφαττον . . . . .

ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Ταύροις τῆς Σκυθίας· ὁ δὲ χορὸς συνέστηκεν ἐξ Ἑλληνίδων γυναικῶν, θεραπαινίδων τῆς Ἰφιγενείας. προλογίζει δὲ Ἰφιγένεια.

Lin. 1 *ἐλθὼν* erasum in *L* 2 *παρακινηθεὶς P*, *παραγεν***** L* (fort. fuerat *παραγενηθεὶς*), *παραγενόμενος l*. *παρακινηθεὶς* hic delendum et lin. 4 pro *φανείς* (*μανείς* Wilamowitz) ponendum videtur 4 *ἐντοπίων P*, *ἐ******* L*, *ἐγχωρίων l*. 6 Post *ἀπέσφαττον* spatium 5 vel 6 literarum vacuum in *L*, dimidia linea vacua in *P*: „post *ἀπέσφαττον* multa videntur excidisse“ Markland.

Τὰ τοῦ δράματος πρόσωπα·

Ἰφιγένεια.
Ὀρέστης.
Πυλάδης.
χορός.
βουκόλος.
Θόας.
ἄγγελος.
Ἀθηνᾶ.

Pro *ἄγγελος* fort. praestat *θεράπων*. Cfr. ad v. 1284. Post *ἀθηνᾶ* addunt *ἀπόλλων LP*

ΙΦΙΓΕΝΕΙΑ.

Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην,
ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δ' ἄπο
Μενέλαος Ἀγαμέμνων τε· τοῦ δ' ἔφυν ἐγώ,
τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς,
ἣν ἀμφὶ δίναις ἃς θάμ' Εὔριπος πυκναῖς
αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει,
ἔσφαξεν Ἑλένης εἵνεχ', ὡς δοκεῖ, πατὴρ
Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος.
ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον
Ἑλληνικὸν συνήγαγ' Ἀγαμέμνων ἄναξ,
τὸν καλλίνικον στέφανον Ἰλίου θέλων
λαβεῖν Ἀχαιοῖς τούς θ' ὑβρισθέντας γάμους
Ἑλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων.
δεινῆς τ' ἀπλοίας πνευμάτων τ' οὐ τυγχάνων,
ἐς ἔμπυρ' ἦλθε, καὶ λέγει Κάλχας τάδε·
ὦ τῆσδ' ἀνάσσων Ἑλλάδος στρατηγίας,
Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃς χθονός,
πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις
λάβῃ σφαγεῖσαν· ὅ τι γὰρ ἐνιαυτὸς τέκοι
κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ.

εὐριπίδου ἰφιγένεια ἡ ἐν ταύροις superscr. in *LP* 1 *Πῖσαν*] cod. Ven. Aristoph. Ran. 1232, *πίσσαν LP* 3 *δ' ἄπο*] Badham, *δὲ παῖς LP* 4 *ἀγαμέμνον P*, *ο* in *ω* mut. *p* 5 *θυγατρὸς*] *παιδὸς* Elmsley 8 *ἔσφαξεν*] ed. Brubachiana, *ἔσφαξ' LP* | *οὕνεχ' LP* 9 *κλειναῖς*] *κοίλαις* Elmsley cl. Iph. A. 1600 10 *νεῶν* Nauck 11 *ἑλληνικ*ͥ i. e. *ἑλληνικὸν L*, *ἑλληνικὴν P*, *ἑλληνικῶν p* 13 *Ἀχαιοῖς*] Lenting, *ἀχαιοὺς LP*. Cfr. Hik. 315 14 *ἑλένη LP*, *ἑλένης p* 15 *δεινῆς* (*ῆς* in ras.) *L*. Fort. *δαρὸν δ' ἀπλοίας πνευμάτων τυχὼν κακῶν* 17 *στρατηγίας*] fort. *ναυκληρίας* 18 *ἀφορμίσῃς*] Kirchhoff, *ἀφορμίσῃ* (*ἀφορμίση*) *LP* 20 *λάβῃ*] Schaefer, *λάβοι LP* 21 *εὔξω LP*

παῖδ' οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ
τίκτει· τὸ καλλιστεῖον εἰς ἔμ' ἀναφέρων·
ἣν χρή σε θῦσαι. καί μ' Ὀδυσσέως τέχναι
μητρὸς παρείλοντ' ἐπὶ γάμοις Ἀχιλλέως.
ἐλθοῦσα δ' Αὐλίδ' ἡ τάλαιν' ὑπὲρ πυρᾶς
μεταρσία ληφθεῖσ' ἐκαινόμην ξίφει·
ἀλλ' ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου
Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα
πέμψασά μ' ἐς τήνδ' ᾤκισεν Ταύρων χθόνα,
οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος
Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς
ἐς τοὔνομ' ἦλθε τόδε ποδωκείας χάριν.
ναοῖσι δ' ἐν τοῖσδ' ἱερέαν τίθησί με,
ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ
Ἄρτεμις ἑορτῆς, τοὔνομ' ἧς καλὸν μόνον,
τὰ δ' ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη.
θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει,
ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ.
[κατάρχομαι μέν, σφάγια δ' ἄλλοισιν μέλει
ἄρρητ' ἔσωθεν τῶνδ' ἀνακτόρων θεᾶς].
ἃ καινὰ δ' ἥκει νὺξ φέρουσα φάσματα,
λέξω πρὸς αἰθέρ', εἴ τι δὴ τόδ' ἔστ' ἄκος.
ἔδοξ' ἐν ὕπνῳ τῆσδ' ἀπαλλαχθεῖσα γῆς
οἰκεῖν ἐν Ἄργει, παρθένοισι δ' ἐν μέσαις
εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ,
φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν
δόμων πίτνοντα, πᾶν δ' ἐρείψιμον στέγος
βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν.

22 κλυταιμνήστρα *LP*   23 ἀμφέρων Nauck   24 τέχναι] Lenting, τέχναις *LP*   27 μεταρσίαν *P*, ν in σ corrigere voluisse videtur *p*   28 ἐξέκλεψέ μ' Reiske   30 ὤκισε *LP*, ὤκισεν *lp*   34 ἱέρειαν *LP*, sed ἐν τοῖσδ' ἱέρει in ras. scr. *p*, ἱερίαν *l*. Cfr. Meisterhans Gr. d. att. Inschr. p. 19   35 sq. delet Klinkenberg (35 iam Monk, 36 Koechly) et 38—41 Usener (38 iam Koechly)   35 τοῖσιδ' *P*, τοῖσι* *L* (i. e. τοῖσιδ'), τοῖσιν *lp*   38 θύω *L*, θυ *P*, θείου *p* (υ in ει mut. et ου superscr.)   40 sq. delevit Stedefeldt   44 ἔδοξ' ἐν *P* ('' fort. add. *p*), ἔδοξεν *L* | γῆς in ras. scr. *P* vel *p*   45 παρθενῶσι . . μέσοις Markland   47 fort. φυγεῖν | θριγγὸν *L*, θριγκὸν *l*   48 π*ιτνόντα *P*   49 βεβλημέν (with ο superscr.) (i. e. βεβλημένος) *P*, ν post ο add. *p*

μόνος δ' ἐλείφθη στῦλος, ὡς ἔδοξέ μοι,
δόμων πατρῴων, ἐκ δ' ἐπικράνων κόμας
ξανθὰς καθεῖναι, φθέγμα δ' ἀνθρώπου λαβεῖν,
κἀγὼ τέχνην τήνδ' ἣν ἔχω ξενοκτόνον
τιμῶσ' ὑδραίνειν αὐτὸν ὡς θανούμενον,
κλαίουσα. τοὔναρ δ' ὧδε συμβάλλω τόδε·
τέθνηκ' Ὀρέστης, οὗ κατηρξάμην ἐγώ.
στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες·
θνήσκουσι δ' οὓς ἂν χέρνιβες βάλωσ' ἐμαί.
οὐδ' αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω·
Στροφίῳ γὰρ οὐκ ἦν παῖς, ὅτ' ὠλλύμην ἐγώ.
νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς
παροῦσ' ἀπόντι· ταῦτα γὰρ δυναίμεθ' ἄν·
σὺν προσπόλοισιν, ἃς ἔδωχ' ἡμῖν ἄναξ
Ἑλληνίδας γυναῖκας. ἀλλ' ἐξ αἰτίας
οὔπω τινὸς πάρεισιν, εἶμ' ἔσω δόμων
ἐν οἷσι ναίω τῶνδ' ἀνακτόρων θεᾶς.

ΟΡΕΣΤΗΣ.

ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν.

ΠΥΛΑΔΗΣ.

ὁρῶ, σκοποῦμαι δ' ὄμμα πανταχῇ στρέφων.
ΟΡ. Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ' εἶναι θεᾶς;
[ἔνθ' Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν;]
ΠΥ. ἔμοιγ', Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών.
ΟΡ. καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;
ΠΥ. ἐξ αἱμάτων γοῦν ξάνθ' ἔχει θριγκώματα.
ΟΡ. θριγκοῖς δ' ὑπ' αὐτοῖς σκῦλ' ὁρᾷς ἠρτημένα;

50 *ἐλείφθη*] Victorius in exempl. ed. Ald. Monacensi, *ἐλήφθη LP* | *στύλος LP* 51 *δώμων L* 52 *καθεῖναι*] Brodeau, *καθεῖμαι LP* 54 *ὑδραίνειν*] Musgrave, *ὕδραινον Lp*, *ὕδραιον p* 57 *στύλοι LP* | *παῖδές εἰσιν* Artemidor. II 10, Stob. fl. 77, 3, Menand. mon. 713, *εἰσὶ παῖδες LP* 58 *οὓς . . βάλωσ' ἐμαί*] Scaliger, *ὡς . . βάλωσί με LP* 59 sq. delet Monk. Cfr. 920 59 *τοὖναρ LP*, *τοὔναρ lp* 60 *ὠλ***** mut. in *ὠλλύμην P* 62 *παροῦσ' ἀπόντι*] Canter, *παροῦσα παντὶ LP*

65 *εἶμ'*] Hermann, *εἴς μ' LP*, *ἐς ἔμ' l*, *εἰς ἔμ' p* 66 *θεᾶς*] *πέλας* Bergk 67 *φύλασσε* (vel *φυλάσσων*) Elmsley 68 *πανταχῇ*] Monk, *πανταχοῦ LP* 70 delevit Badham 73—5 lineolae pro notis personarum praefixae in *L* 73 *θριγκώματα* Ruhnken, *τριχώματα LP*

ΠΥ. τῶν κατθανόντων γ' ἀκροθίνια ξένων.
ἀλλ' ἐγκυκλοῦντ' ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.
ΟΡ. ὦ Φοῖβε, ποῖ μ' αὖ τήνδ' ἐς ἄρκυν ἤγαγες
χρήσας, ἐπειδὴ πατρὸς αἷμ' ἐτισάμην,
μητέρα κατακτάς, διαδοχαῖς δ' Ἐρινύων
ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς
δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους.
ἐλθὼν δέ σ' ἠρώτησα πῶς τροχηλάτου
μανίας ἂν ἔλθοιμ' ἐς τέλος πόνων τ' ἐμῶν,
[οὓς ἐξεμόχθουν περιπολῶν καθ' Ἑλλάδα.]
σὺ δ' εἶπας ἐλθεῖν Ταυρικῆς μ' ὅρους χθονός,
ἔνθ' Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχει,
λαβεῖν τ' ἄγαλμα θεᾶς, ὅ φασιν οὑνθάδε
ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·
λαβόντα δ' ἢ τέχναισιν ἢ τύχῃ τινί,
κίνδυνον ἐκπλήσαντ', Ἀθηναίων χθονὶ
δοῦναι· τὸ δ' ἐνθένδ' οὐδὲν ἐρρήθη πέρα·
καὶ ταῦτα δράσαντ' ἀμπνοὰς ἕξειν πόνων.
ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε
ἄγνωτον ἐς γῆν, ἄξενον. σὲ δ' ἱστορῶ,
Πυλάδη· σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου·
τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς
ὑψηλά· πότερα κλιμάκων προσαμβάσεις
ἐκβησόμεσθα; πῶς . . οὖν μάθοιμεν ἄν;
ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς,

75 *γ' ἀκροθίνια*] Hermann, *τἀκροθίνια LP* 76 Oresti tribuunt et Orestis notam versui proximo praefigunt *LP*, corr. Reiske 77 *ποῖ μ' αὖ*] *ποίαν* Wfg. Bauer 78 *ἐπεὶ γὰρ* Markland. Hoc recepto 82 *ἐλθὼν σ' ἐπηρώτησα* requirit Kirchhoff | *ἐτισάμην Lp*, *αἰτησάμην P* 79 *διαδοχαῖς*] *μεταδρομαῖς* Maehly (*διαδρομαῖς* Monk). Cfr. 941 | *ἐριννύων LP* 82 *οἰστρηλάτου* Herwerden 84 eiecit ut e v. 1455 confictum Markland 86 *σοι*] Kirchhoff, *σὺ LP*, *σὴ p* 87 *οὑνθάδε*] Hermann (*οἱ 'νθάδε* Markland), *ἐνθάδε LP* 91 *πέρα*] Brodeau, *πέραν L*, *πέρας P* 92 *ἀμπνοάς μ'* Lenting 94 *ἄγνωτον*] scripsi, *ἄγνωστον LP* | *ἄξενον*] Aldina, *ἄξεινον LP* 97 *κλιμάκων*] Kayser, *δωμάτων LP* | *προσαμβάσεις*] Barnes, *πρὸς ἀμβάσεις LP* 98 *πῶς οὖν LP*, *ἂν* insertum eodem fere atramento, sed non eadem manu in *L*, *ἂν* supra versum add. *p*, fort. *καὶ πόθεν* 99 secludit Dindorf, post 100 collocat Hartung, quod si fit, *καὶ . . λύοντες* scribendum | *μοχλοῖς Lp*, *μόχλοις P*

ὧν οὐδὲν ἴσμεν; ἢν δ' ἀνοίγοντες πύλας
ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,
θανούμεθ'. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι
φεύγωμεν, ᾗπερ δεῦρ' ἐναυστολήσαμεν.

ΠΥ. φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ' εἰώθαμεν,
τὸν τοῦ θεοῦ τε χρησμὸν οὐ κακιστέον·
ναοῦ δ' ἀπαλλαχθέντε κρύψωμεν δέμας
κατ' ἄντρ' ἃ πόντος νοτίδι διακλύζει μέλας,
νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος
βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ.
ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ,
τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν
ἄγαλμα πάσας προσφέροντε μηχανάς.
ὅρα δέ γ' εἴσω τριγλύφων ὅποι κενὸν
δέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶ
τολμῶσι, δειλοὶ δ' εἰσὶν οὐδὲν οὐδαμοῦ.

ΟΡ. οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον,
ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.
ἀλλ' εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν
ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.
οὐ γὰρ τὸ τοῦδέ γ' αἴτιον γενήσεται
πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον·
μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.

ΧΟΡΟΣ.

εὐφαμεῖτ', ὦ
πόντου δισσὰς συγχωρούσας
πέτρας Εὐξείνου ναίοντες.
ὦ παῖ τᾶς Λατοῦς,

103 sq. fort. *φύγωμεν* et *φυγεῖν* 105 *τε*] Kirchhoff, *δὲ* *LP* 106 *ἀπαλλαχθέντε* *L*, *ἀπαλλαχθέντες* *P* | *δέμας* *Lp*, *δόμους* *P* 111 *τοι* *P*, *τ** (i. e. *τοι*) *L*, *τὸ* *l* 112 *προσφέροντα* *P* 113 *ὅρα* *LP*, *ὥρα* *l* | *δὲ γεῖσα* Blomfield, *δὲ γείσων* et *ὅπου* Elmsley 114 *ἁγαθοὶ*] Porson, *ἀγαθοὶ* *LP*, *οἱ* super *ἀ* scr. et *ἀ* circulo inclusit *p* 115 *οὐθὲν* *LP*, *οὐδὲν* *l* 116 sq. post 105 transponit Pyladi tributos Camper (Pyladi continuabat Hardion) 117 *ἀροῦμεν* *LP*, *ἄρωμεν* *p* 118 *χωρεῖν χρεὼν*] Scaliger, *χώρει νεκρῶν* *LP* 119 *ὅπου* Valckenaer 120 *τοῦδέ γ'*] Weil, *τοῦ θεοῦ γ'* *LP* 121 *πεσεῖν ἄκραντον* Blomfield
123 *ΧΟ.*] Tyrwhitt, Iphigeniae nota praefixa in *LP* | *εὐφαμεῖτε* *LP*, *εὐφαμεῖτ'* *l* 125 *ἀξείνου* Markland

Δίκτυνν' οὐρεία,
πρὸς σὰν αὐλάν, εὐστύλων
ναῶν χρυσήρεις θριγκούς,
πόδα παρθένιον ὅσιον ὁσίας
κληδούχου δούλα πέμπω,
Ἑλλάδος εὐίππου πύργους
καὶ τείχη χόρτων τ' εὐδένδρων
ἐξαλλάξασ' Εὐρώπαν,
πατρῴων οἴκων ἕδρας.

ἔμολον· τί νέον; τίνα φροντίδ' ἔχεις;
τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες,
ὦ παῖ τοῦ τᾶς Τροίας πύργους
ἐλθόντος κλεινᾷ σὺν κώπᾳ
χιλιοναύτᾳ μυριοτεύχοις
. . Ἀτρειδᾶν τῶν κλεινῶν;

ΙΦΙΓΕΝΕΙΑ.

ὦ δμωαί, δυσθρηνήτοις
ὡς θρήνοις ἔγκειμαι, τᾶς
οὐκ εὐμούσου μολπᾶς βοὰν
ἀλύροις ἐλέγοις,
ἓ ἕ, ἐν κηδείοις οἴκτοις,
αἵ μοι συμβαίνουσ' ἆται,
σύγγονον ἀμὸν κατακλαιομένα
ζωᾶς, οἵαν ἰδόμαν ὄψιν [ὀνείρων]
νυκτός, τᾶς ἐξῆλθ' ὄρφνα.
ὀλόμαν ὀλόμαν·
οὐκ εἴσ' οἶκοι πατρῷοι·
οἴμοι μοι φροῦδος γέννα.

127 *δίκτυνν' L, δείκτυνν' P* 129 *θριγγούς p* 132 *τᾶς εὐίππου L, τῆς εὐίππου P, τῆς* del. *p* 133 *καὶ τείχη*] *εὐτειχεῖς* Herwerden 135 fort. *ἐξαλλάξασα θεράπναν* 137 chori notam praefigunt *LP* 138 *ἄγες ἄγες LP, ἄγαγες ἄγαγες lp* 141 *μυριοτευχεῖ* Barnes 142 *τῶν* ante *ἀτρειδᾶν* addidit *p*, *σπέρμ'* supplet Schoene 143 *ἰὼ* Seidler 145 sq. *βοᾶν L.* Fort. *μέλπουσα βοᾶς ἀλύρους ἐλέγους* 147 *ἓ ἕ*] *αἰαῖ* Nauck | *οἴκτοις*] Seidler, *οἴκτοισιν LP* 148 *αἷ*] *οἷαι* Badham 150 *εἰδόμαν LP, ἰδόμαν l* | *ὀνείρων* delevit Bothe 152 *ὀλόμαν ὀλόμαν*] Heath, *ὠλόμαν ὠλόμαν LP* 154 *οἴμοι μοι*] Hermann, *οἴμοι LP, ἰώ μοι* Nauck

φεῦ φεῦ τῶν Ἄργει μόχθων.
ἰὼ ἰὼ δαίμων, ὃς τὸν
μοῦνόν με κασίγνητον συλᾷς
Ἅιδᾳ πέμψας, ᾧ τάσδε χοὰς
μέλλω κρατῆρά τε τὸν φθιμένων
ὑδραίνειν γαίας ἐν νώτοις
πηγάς τ' οὐρείων ἐκ μόσχων
Βάκχου τ' οἰνηρὰς λοιβὰς
ξουθᾶν τε πόνημα μελισσᾶν,
ἃ νεκροῖς θελκτήρια κεῖται.

ἀλλ' ἔνδος μοι πάγχρυσον
τεῦχος καὶ λοιβὰν Ἅιδα.

ὦ κατὰ γαίας Ἀγαμεμνόνιον
θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω·
δέξαι δ'· οὐ γὰρ πρὸς τύμβον σοι
ξανθὰν χαίταν, οὐ δάκρυ' οἴσω.
τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην
πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι
κεῖμαι σφαχθεῖσ' ἁ τλάμων.
ΧΟ. *ἀντιψάλμους ᾠδὰς ὕμνον τ'*
Ἀσιήταν σοι βάρβαρον ἀχὰν
δέσποινά γ' ἐξαυδάσω,
τὰν ἐν θρήνοισιν μοῦσαν
νέκυσι μελομέναν, τὰν ἐν μολπαῖς
Ἅιδας ὑμνεῖ δίχα παιάνων.

156 *ἰὼ ἰὼ δαίμων*] Heath, *ἰὼ δαῖμον LP* 157 *μοῦνον*] Heath, *μόνον LP* 159 *ἀΐδᾳ* et *ὦ τάσδε LP* 161 fort. *ὑδρανεῖν* 164 *οἰγηρὰς P*, *οἰνηρὰς p* 166 *κεῖται*] Seidler, *κεῖ**** (fuerat *κεῖται*) *L*, *τ'* versui sequ. add. *l*, *κεῖτ' P* 169 *ἀΐδα LP* 170 *Ἀγαμεμνόνιον*] Markland, *ἀγαμεμνόνειον LP* 172 *πρὸς τύμβον*] Heath, *πάρος τύμβον LP* 176 *καὶ ἐμᾶς*] Porson, *κἐμᾶς LP* | *δοκήμασι*] Porson, *δοκίμα LP* 177 *σφαχθεῖσ' ἁ*] Markland, *σφαχθεῖσα L* (ita scriptum ut facile *σφαγχθεῖσα* legi possit), *σφαγχθεῖσα P* 179 *ὕμνων τ' Ἀσιητᾶν* Bothe *ἀχὰν*] Nauck, *ἰαχὰν LP* 180 *δέσποινά γ' L*, *δέσποινα τ' P*, *δέσποιν' p*: *δέσποιν'*, *ἀντεξαυδάσω* Weil 183 *θρήνοισιν*] Markland, *θρήνοισι LP*, *θρήνοις p* 184 *νέκυσι L*, *νέκυσιν lP* | *μελομέναν*] Markland, *μέλεον LP* | verba *τὰν ἐν μολπαῖς* delet Hartung 185 *ἀΐδας LP* (ante *ἀ* rasura duarum literarum in *L*) | *πεάνων P*, *παιάνων p*

οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων
ἔρρει φῶς σκήπτρων, οἴμοι,
[πατρῴων οἴκων].
τίν᾽ ἐκ τῶν εὐόλβων Ἄργει
βασιλέων ἀρχά,
μόχθος δ᾽ ἐκ μόχθων ᾄσσει,
δινευούσαις ἵπποισι
πταναῖς· ἀλλάξας δ᾽ ἐξ ἕδρας
ἱερὸν ὄμμ᾽ αὐγὰς
ἅλιος. ἄλλοις δ᾽ ἄλλα προσέβα
χρυσέας ἀρνὸς μελάθροις ὀδύνα,
φόνος ἐπὶ φόνῳ, ἄχεά τ᾽ ἄχεσιν·
ἔνθεν τῶν πρόσθεν δμαθέντων
Τανταλιδᾶν ἐκβαίνει ποινά γ᾽
εἰς οἴκους, σπεύδει δ᾽ ἀσπούδαστ᾽
ἐπὶ σοὶ δαίμων.

ΙΦ. *ἐξ ἀρχᾶς μοι δυσδαίμων*
δαίμων τᾶς ματρὸς ζώνας
καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς
λόχιαι στερρὰν παιδείαν
Μοῖραι ξυντείνουσιν θεαί,
ἃ μναστευθεῖσ᾽ ἐξ Ἑλλάνων,
ἂν πρωτόγονον θάλος ἐν θαλάμοις
Λήδας ἁ τλάμων κούρα

186 Iphigeniae notam praefigunt *LP*, delevit Hermann (186 sq. choro continuaverat Musgrave et 199—202 choro dederat Bothe) | *οἴμι P*, *οἴμοι p* 187 *φῶς*] Heath, *φόως LP* 188 delevit Hartung 189 *τίνος ἐκ* Badham, quod si recte se habeat, lacuna post 190 statuenda sit 191 *ἀΐσσει LP* 192 *ἵπποισι L*, *ἵπποισιν lP* 192—4 fort. *δινευούσαις ἵπποισιν ἐπεὶ* (vel *ἵπποις εὖτε*) *πταναῖς ἀλλάξας ἐξ ἕδρας ἱερὸν μετέβαλλ᾽ ὄμμ᾽ αὐγᾶς.* Cfr. El. 727, Or. 1002 193 *πταναῖς L*, *πταναῖσιν l*, *πτανοῖς P* | *ἐξ ἕδρας*] ex Jacobsi sententia Seidler, *ἐξέδρασ᾽ LP* 195 ante *ἄλλοις* tres literae erasae in *L* 196 *μελάθροις*] fort. *γενέθλοις* 197 *τ᾽* om. *LP*, add. Barnes 199 fort. *πρόσθε* 200 sq. fort. *ποινὰ σοῖς οἴκοις* 203 Iphigeniae notam om. *LP*, praefixit Bothe. Cfr. ad v. 186 | *ἐξ ἀρχᾶς*] Aldina, *ἐξορχᾶς L*, mutaverit in *ἐξαρχᾶς L* an *l*, discerni nequit, *ἐξορχᾶς P*. Ante 204 personae nota erasa videtur in *L* 204 *μρς L* 206 *λόχιαι*] Hermann, *λοχείαν LP* 207 *ξυντείνουσιν*] Elmsley, *συντείνουσι LP*

208 post 220 collocat Scaliger 209 *ἂν*] *τὰν* Elmsley | *θάλος P*, *θαλλ* L* (ο supra λλ)

σφάγιον πατρῴᾳ λώβᾳ
καὶ θῦμ' οὐκ εὐγάθητον
ἔτεκεν, ἔτρεφεν εὐκταίαν,
ἱππείοις ἐν δίφροισι
ψαμάθων Αὐλίδος ἐπέβασαν
νύμφαιον, οἴμοι, δύσνυμφον
τῷ τᾶς Νηρέως κούρας, αἰαῖ.
νῦν δ' ἀξείνου πόντου ξείνα
δυσχόρτους οἴκους ναίω
ἄγαμος ἄτεκνος, ἄπολις ἄφιλος,
οὐ τὰν Ἄργει μέλπουσ' Ἥραν
οὐδ' ἱστοῖς ἐν καλλιφθόγγοις
κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ
καὶ Τιτάνων ποικίλλουσ', ἀλλ'
αἱμόρραντον δυσφόρμιγγα
ξείνων αἱμάσσουσ' ἄταν [βωμούς],
οἰκτράν τ' αἰαζόντων αὐδὰν
οἰκτρόν τ' ἐκβαλλόντων δάκρυον.
καὶ νῦν κείνων μέν μοι λάθα,
τὸν δ' Ἄργει δμαθέντα κλαίω
σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον
ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος
ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τ'
Ἄργει σκηπτοῦχον Ὀρέσταν.

ΧΟ. καὶ μὴν ὅδ' ἀκτὰς ἐκλιπὼν θαλασσίους
βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.

---

211 fort. πατρῴῳ 213 εὐκταῖον, τὰν olim Koechly (εὐκταῖον iam Hartung cl. Hesych. εὐκταῖον· τὸ κατ' εὐχὴν ἀποδιδόμενον) 214 ἱππείοις] Markland, ἱππείοισιν *LP* 216 νύμφαν Scaliger, νύμφευμ' Weil 217 τὰς *LP* | post κούρας quattuor literae erasae in *L* 219 συγχόρτους Koechly 224 καὶ om. *LP*, add. Tyrwhitt | ποικίλλουσα *LP*

225 αἱμόρραντον] Monk, αἱμορράντων *LP* 226 αἱμάσσουσ'] fort. ἁγνίζουσ' | βωμούς delevit Matthiae 227 sq. αὐδὰν οἰκτρόν τ'] Tyrwhitt, οὐδ' ἄνοικτρον τ' *L*, οὐδ' ἄνοικτρόν τ' *P* 230 δμαθέντ' ἀγκλαίω Weil 232 fort. τότε βρέφος ἔτι νέον | ὅτι θάλος *P* 234 χερσὶν] Markland, χερσὶ *LP* | στέρνοις] Hermann, στέρνοισί *LP* | τ' delebat olim Hermann 237 σημανῶν] Aldina, σημαίνων *LP*

ΒΟΥΚΟΛΟΣ.

Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον,
ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.
ΙΦ. τί δ' ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου;
ΒΟΥ. ἥκουσιν ἐς γῆν κυανέας Συμπληγάδας
πλάτῃ φυγόντες δίπτυχοι νεανίαι,
θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον
Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα
οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη.
ΙΦ. ποδαποί; τίνος γῆς σχῆμ' ἔχουσιν οἱ ξένοι;
ΒΟΥ. Ἕλληνος· ἓν τοῦτ' οἶδα κοὐ περαιτέρω.
ΙΦ. οὐδ' ὄνομ' ἀκούσας οἶσθα τῶν ξένων φράσαι;
ΒΟΥ. Πυλάδης ἐκλήζεθ' ἅτερος πρὸς θατέρου.
ΙΦ. τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομ' ἦν;
ΒΟΥ. οὐδεὶς τόδ' οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν.
ΙΦ. ποῦ δ' εἴδετ' αὐτοὺς κἀντυχόντες εἵλετε;
ΒΟΥ. ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου.
ΙΦ. καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;
ΒΟΥ. βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ.
ΙΦ. ἐκεῖσε δὴ 'πάνελθε, ποῦ νιν εἵλετε
τρόπῳ θ' ὁποίῳ· τοῦτο γὰρ μαθεῖν θέλω.
χρόνιοι γὰρ ἥκουσ' οἴδ', ἐπεὶ βωμὸς θεᾶς
Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.
ΒΟΥ. ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδων
βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν,
ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳ
κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.
ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας

238 τε] Reiske, παῖ *LP* | κλυταιμνήστρας *LP* 240 λόγου] γόου Lenting 241 κυανέας Συμληγάδας] Bentley, κυανέαν συμπληγάδα *LP* 246 σχῆμ'] Monk, ὄνομ' *LP* 247 Ἕλληνος] scripsi, ἕλληνες *LP* 248—56 lineolae praefixae in *L* 252 ποῦ] Musgrave, πῶς *LP* | κἀντυχόντες] Reiske, καὶ τυχόντες *LP* 253 ἄκραις Plut. Mor. p. 602 A, ἀκταῖσιν *LP* 254 κοινωνίαν *P* 256 ποῦ] Badham, πῶς *LP* | νιν *L*, νυν *P* 257 τε ποίῳ Burges | θέλει (ω superscr.) *P* 258 sq. post 245 transponendi videntur 258 ἥκουσ'] ed. Brubach., ἥκουσιν *LP* | οἴδ', ἐπεὶ] Erfurdt, οὐδέ πω *LP* 263 ἀγμὸς *L* (sic scriptum ut facile ἀρμὸς legi possit), ἀρμὸς *P*

βουφορβὸς ἡμῶν, κἀνεχώρησεν πάλιν
ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος.
ἔλεξε δ'· οὐχ ὁρᾶτε; δαίμονές τινες
θάσσουσιν οἵδε. θεοσεβὴς δ' ἡμῶν τις ὢν
ἀνέσχε χεῖρα καὶ προσηύξατ' εἰσιδών·
ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ,
δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ,
εἴτ' οὖν ἐπ' ἀκταῖς θάσσετον Διοσκόρω,
ἢ Νηρέως ἀγάλμαθ', ὃς τὸν εὐγενῆ
ἔτικτε πεντήκοντα Νηρῄδων χορόν.
ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς,
ἐγέλασεν εὐχαῖς, ναυτίλους δ' ἐφθαρμένους
θάσσειν φάραγγ' ἔφασκε τοῦ νόμου φόβῳ,
κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.
ἔδοξε δ' ἡμῶν εὖ λέγειν τοῖς πλείοσι,
θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια.
κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν
ἔστη κάρα τε διετίναξ' ἄνω κάτω
κἀνεστέναξεν ὠλένας τρέμων ἄκρας,
μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς·
Πυλάδη, δέδορκας τήνδε; τήνδε δ' οὐχ ὁρᾷς
Ἅιδου δράκαιναν, ὥς με βούλεται κτανεῖν
δειναῖς ἐχίδναις εἰς ἔμ' ἐστομωμένη;
ἡ δ' ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον
πτεροῖς ἐρέσσει, μητέρ' ἀγκάλαις ἐμὴν
ἔχουσα, πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ.
οἴμοι, κτενεῖ με· ποῖ φύγω; παρῆν δ' ὁρᾶν
οὐ ταῦτα μορφῆς σχήματ', ἀλλ' ἠλλάσσετο
φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα

265 *κἀνεχώρησεν*] Blomfield, *κἀπεχώρησεν* *LP* 268 *ὢν* om. *L*, add. *l* 269 *προσεύξατ'* *LP* 271 hunc versum excipit in *L* folium in quo Ionis fabulae versus scripti sunt 272 fort. *ἀκτῆς*. Cfr. Hec. 28 281 *πέτροις* *P* | *ξένοιν*] Brodeau, *ξένην* *LP* 283 *κἀνεστέναξεν*] Monk, *κἀπεστέναξεν* *LP* 284 *καὶ . . ὥς*] fort. *κἀπιθωύσσει* ⟨*φίλῳ*⟩ 286 *ἅδου* *L* 287 *ἐχίδνοις* *P*, *ἐχίδναις* *p* 288 inter *χιτώνων* et *πῦρ* versus intercidisse videtur 290 *ὄχθον*] *ἄχθος* Greverus, *ὄγκον* Heimsoeth 291 *κτείνει* *LP*, *κτενεῖ* *p* 292 *ταῦτα*] Markland, *ταυτὰ* *LP* | *ταῦτ' ἄμορφα* Heimsoeth

χἂ φάσ' Ἐρινῦς ἱέναι μυκήματα.
ἡμεῖς δὲ συσταλέντες, ὡς θανούμενοι,
σιγῇ καθήμεθ'· ὃ δὲ χερὶ σπάσας ξίφος,
μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,
παίει σιδήρῳ λαγόνας ἐς πλευρὰς ἱείς,
δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε,
ὥσθ' αἱματηρὸν πέλανον ἐξανθεῖν ἁλός.
κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια
πίπτοντα καὶ πορθούμεν', ἐξωπλίζετο,
κόχλους τε φυσῶν συλλέγων τ' ἐγχωρίους·
πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους
φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα.
πολλοὶ δ' ἐπληρώθημεν ἐν παύρῳ χρόνῳ.
πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς,
στάζων ἀφρῷ γένειον· ὡς δ' ἐσείδομεν
προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον
βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν
ἀφρόν τ' ἀπέψη σώματός τ' ἐτημέλει
πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς,
καραδοκῶν μὲν τἀπιόντα τραύματα,
φίλον δὲ θεραπείαισιν ἄνδρ' εὐεργετῶν.
ἔμφρων δ' ἀνᾴξας ὁ ξένος πεσήματος
ἔγνω κλύδωνα πολεμίων προσκείμενον
καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας,

294 χἂ] Heimsoeth, ἂς *LP* | φᾶσ' ἐριννῦς *LP* | μυκήματα] Nauck, μιμήματα *LP* 295 θανούμενοι *L* (superscr. μβ m. 1), fort. θάμβους πλέῳ 296 ὁ *Lp*, ἡ *P* | χερὶ σπάσας] Pierson, περισπάσας *LP* 298 ἵεις *P* 299 fort. post 300 collocandus | ἐριννῦς *LP* 300 ὥσθ'] Markland, ὡς *LP* | πέλαγος *LP*, πέλανον *p*. Cfr. Alc. 851 | fort. ἁλί. 302 ἐξοπλίζετο *P*, ἐξωπλίζετο *p* 303 ad κόχλους adscr. schol. τὸ κέρας λέγει, ὃ κρούοντες οἱ βουκόλοι καὶ οἱ λοιποὶ (l. αἰπόλοι) τοὺς ἐγχωρίους συλλέγουσιν, ὅταν τινὲς αὐτοῖς ἐπιπέσωσι πολέμιοι· τούτοις δὲ τὸ κέρας κόχλου ἦν ὄστρακον *L* | συλλέγοντ' *P*, συλλέγων τ' *p* 305 ἡγούμε*θα (eraso σ) *P* 306 fort. ἐπηγέρθημεν | παύρῳ] scripsi, μακρῷ *LP*, μικρῷ *l* 311 ἀπέψη] Elmsley, ἀπέψα *LP* 312 πέπλου Lucian. Amor. 47 | εὐπήνους *LP*, εὐπήκτους *p* | εὐπήκτους ὑφάς vel εὐπήκτοις ὑφαῖς Luciani libri 315 ἀνᾴξας] Schaefer, ἀναΐξας *LP* 316 ἔγνω] Scaliger, ἔγνωκε *LP* 317 αὐτοῖν in αὐτοῖς mutare voluisse videtur *l*, αὐτοῖν England. Versum delet Bothe

ᾤμωξέ θ'· ἡμεῖς δ' οὐκ ἀνίεμεν πέτροις
βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.
οὗ δὴ τὸ δεινὸν παρακέλευμ' ἠκούσαμεν·
Πυλάδη, θανούμεθ', ἀλλ' ὅπως θανούμεθα
κάλλισθ'· ἕπου μοι, φάσγανον σπάσας χερί.
ὡς δ' εἴδομεν δίπαλτα πολεμίων ξίφη,
φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας.
ἀλλ', εἰ φύγοι τις, ἅτεροι προσκείμενοι
ἔβαλλον αὐτούς· εἰ δὲ τούσδ' ὠσαίατο,
αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσον πέτροις.
ἀλλ' ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν
οὐδεὶς τὰ τῆς θεοῦ θύματ' ηὐτύχει βαλών.
μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα,
κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν
πέτροισι χειρῶν φάσγαν', ἐς δὲ γῆν γόνυ
καμάτῳ καθεῖσαν. πρὸς δ' ἄνακτα τῆσδε γῆς
κομίζομέν νιν. ὃ δ' ἐσιδὼν ὅσον τάχος
ἐς χέρνιβάς τε καὶ σφαγεῖ' ἔπεμπέ σοι.
εὔχου δὲ τοιάδ', ὦ νεᾶνί, σοι ξένων
σφάγια παρεῖναι· κἂν ἀναλώσῃς ξένους
τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτίσει φόνον
δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.

ΧΟ. θαυμάστ' ἔλεξας τὸν φανένθ', ὅστις ποτὲ
Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.

ΙΦ. εἶεν. σὺ μὲν κόμιζε τοὺς ξένους μολών,
τὰ δ' ἐνθάδ' ἡμεῖς οἷα φροντιούμεθα.
ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους
γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί,
ἐς θούμόφυλον ἀναμετρουμένη δάκρυ,

---

318 ἀνίε*μεν (eraso σ vel ι) P | πετροὺς (superscr. οι) L (superscr. m. 1), πέτρους P 320 παρακέλευσμ' LP 322 κάλλιστ' LP 324 fort. λεπαίους 327 οὗτις P, οὗτις p, in L initia versuum 327. 29. 31 evanuerunt, rescripsit l, videtur οὗτις a prima m. scriptum fuisse, αὖτις l 329 εὐτύχει LP | λαβών P 331 περιβαλόντες] Reiske, περιβάλλοντες LP 333 καθεῖσαν L, sed ν fort. l addidit, καθεῖσα P, καθεῖσαν p 335 ἐς] Valckenaer, τε LP, ἐπὶ Hartung | σφαγεῖ'] Musgrave, σφάγι' LP, σφαγὰς Heath 336 ξένων] θαμὰ Stadtmueller 337 ἀναλώσῃς] Mekler, ἀναλίσκῃς LP 339 τίνουσα] διδοῦσα Koechly 340 τὸν μανένθ' F. Kaehler 343 fort. ἡμεῖς ἐσμεν οἳ φροντίζομεν 346 θούμόφυλον] Barnes, τὸ ὁμόφυλον LP. Versus fort. post 347 transponendus

Ἕλληνας ἄνδρας ἡνίκ' ἐς χέρας λάβοις.
νῦν δ' ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα,
δοκοῦσ' Ὀρέστην μηκέθ' ἥλιον βλέπειν,
δύσνουν με λήψεσθ', οἵτινές ποθ' ἥκετε.
καὶ τοῦτ' ἄρ' ἦν ἀληθές, ᾐσθόμην, φίλαι·
οἱ δυστυχεῖς γὰρ τοῖσιν εὐτυχεστέροις
αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.
ἀλλ' οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,
οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας
Ἑλένην ἐπήγαγ' ἐνθάδ', ἥ μ' ἀπώλεσεν,
Μενέλεών θ', ἵν' αὐτοὺς ἀντετιμωρησάμην,
τὴν ἐνθάδ' Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,
οὗ μ' ὥστε μόσχον Δαναΐδαι χειρούμενοι
ἔσφαζον, ἱερεὺς δ' ἦν ὁ γεννήσας πατήρ.
οἴμοι· κακῶν γὰρ τῶν τότ' οὐκ ἀμνημονῶ,
ὅσας γενείου χεῖρας ἐξηκόντισα
γονάτων τε τοῦ τεκόντος ἐξαρτωμένη
ἔλεξα τοιάδ'· ὦ πάτερ, νυμφεύομαι
νυμφεύματ' αἰσχρὰ πρὸς σέθεν· μήτηρ δ' ἐμὲ
σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν
ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν
μέλαθρον· ἡμεῖς δ' ὀλλύμεσθα πρὸς σέθεν.
Ἅιδης Ἀχιλλεὺς ἦν ἄρ', οὐχ ὁ Πηλέως,
ὅν μοι προτείνας πόσιν, ἐν ἁρμάτων μ' ὄχοις
ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ.
ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων
ἔχουσ', ἀδελφόν τ' οὐκ ἀνειλόμην χεροῖν,
ὃς νῦν ὄλωλεν, οὐ κασιγνήτῃ στόμα

349 δοκοῦσ' *LP*, δοκοῦσαν *l*. Versum delet Nauck. 351—3 delet F. Gu. Schmidt (351 iam Monk). 351 ᾐσθόμην] L. Dindorf, ἠχθόμην *LP* 353 καὐτοῖς (αὐτοῖς Kirchhoff) κακῶς πράξασιν Reiske 356 ἐπήγαγ'] M. Haupt, ἀπήγαγ' *LP* 357 Μενέλεων] Barnes, μενέλαον *LP* | θ' *L*, τ' *P* 359 οὗ] Pierson, οἵ *LP* 361 τότ'] Aldina, τοῦδ' *LP* 363 τε] fort. δὲ 364 ἔλεξα] Paley, λέγουσα *LP* 365 ἐμὲ] Reiske, ἐμὴ *LP* 366 νῦν] Heath, νιν *LP* 368 ὀλλύμεθα *LP*, ὀλλύμεσθα *p* 370 προτείνας] Badham, προσεῖπας *LP* μ' om. *LP*, addidit Nauck 373 τ' οὐκ ἀνειλόμην] Tyrwhitt (οὔτ' ἀνειλόμην) et Hermann, τοῦτον εἱλόμην *LP* 374 κασιγνήτῃ *L*, ω super η scr. *L* vel *l*, κασιγνήτη *P*

συνῆψ' ὑπ' αἰδοῦς, ὡς ἰοῦσ' ἐς Πηλέως
μέλαθρα· πολλὰ δ' ἀπεθέμην ἀσπάσματα
ἐσαῦθις, ὡς ἥξουσ' ἐς Ἄργος αὖ πάλιν.
ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν
ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων.
τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα,
ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου,
ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν,
βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,
αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.
οὐκ ἔσθ' ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ
Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν
τὰ Ταντάλου θεοῖσιν ἑστιάματα
ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ,
τοὺς δ' ἐνθάδ', αὐτοὺς ὄντας ἀνθρωποκτόνους,
ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ·
οὐδὲν γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.

ΧΟ. κυάνεαι κυάνεαι σύνοδοι θαλάσσας, strоph.
ἵν' οἶστρος ὁ ποτώμενος Ἀργόθεν
ἄξενον ἐπ' οἶδμα διεπέρασεν . .
Ἀσιήτιδα γαῖαν
Εὐρώπας διαμείψας.
τίνες ποτ' ἄρα τὸν εὔυδρον δονακόχλοα
λιπόντες Εὐρώταν
ἢ ῥεύματα σεμνὰ Δίρκας
ἔβασαν ἔβασαν ἄμικτον αἶαν, ἔνθα κούρᾳ
δίᾳ τέγγει

375 ἰοῦσα Πηλέως Elmsley 377 εἰσαῦθις] Schaefer, εἰσαῦτις LP 378 καλῶν] Reiske, κακῶν LP. Ante 380 lacunam statuit Barnes 382 delet Badham | fort. χερί 384 αὐτὴ] Aem. Portus, αὕτη LP 385 ἔτεκεν ἂν] ἔτικτεν Porson 390 τὴν] Marklandi amicus, τὸν LP | τὸ L, τὸν P 391 οὐδὲν] Nauck, οὐδένα LP 394 ἵν' Hermann, ἣν LP | πετόμενος LP, ποτώμενος l 395 ἄξενον] Markland, εὔξεινον LP, εὔξενον l | διεπέρασεν LP, διεπέρασεν ποτε l, διεπέρασεν Ἰοῦς Erfurdt, διεπέρασεν Ἰώ Kirchhoff, fort. διεπόρευσε τὰν βοῦν 397 fort. διαμεῖψαι 399 ἄρα LP, ἆρα l | δονακόχλοα L, sed α fin. vel rescr. vel ex αι vel ον corr. l, δονακόχλοα P, δονακόχλοον Elmsley 403 κούρᾳ δίᾳ τέγγει] Elmsley, κούρα διατέγγει LP

βωμοὺς καὶ περικίονας
ναοὺς αἷμα βρότειον;

ἦ ῥοθίοις εἰλατίνας δικρότοισι κώπας antistr.
ἔκελσαν ἐπὶ πόντια κύματα
νάιον ὄχημα λινοπόροις αὔραις,
φιλόπλουτον ἅμιλλαν
αὔξοντες μελάθροισιν;
φίλα γὰρ ἐλπὶς γένετ' ἐπὶ πήμασι βροτῶν
ἄπληστος ἀνθρώποις,
ὄλβου βάρος οἳ φέρονται
πλάνητες ἐπ' οἶδμα πόλεις τε βαρβάρους περῶντες
κεινᾷ δόξᾳ.
γνώμα δ' οἷς μὲν ἄκαιρος ὄλ-
βου, τοῖς δ' ἐς μέσον ἥκει.

πῶς πέτρας τὰς συνδρομάδας, stroph.
πῶς Φινεΐδας ἀύπνους
ἀκτὰς ἐπέρασαν
παρ' ἅλιον αἰγιαλὸν ἐπ' Ἀμφιτρίτας
ῥοθίῳ δραμόντες,
ὅπου πεντήκοντα κορᾶν
Νηρῄδων χοροὶ
μέλπουσιν ἐγκυκλίοις,
πλησιστίοισι πνοαῖς
συριζόντων κατὰ πρύμναν
εὐναίων πηδαλίων

405 sq. περικίονας ναοὺς] Elmsley, περὶ κίονας ναοῦ *LP*, ναῶν *l* 407 ἦ] Barnes, ἢ *LP* | εἰλατίνας .. κώπας] scripsi (εἰλατίνας δικρότοιο κώπας iam Reiske), ἐλατίνοις (εἰλατίνοις *l*) .. κώπαις *LP* 409 ἔκελσαν] Stadtmueller, ἔπλευσαν *LP* 410 fort. λινοπόροις σὺν αὔραις 412 μελάθροισι *LP*, μελάθροισιν *l* 414 γένετ' (ἐγένετ' Aldina) ἐπὶ πήμασι (πήμασιν *P*) βροτῶν] fort. γέγονεν ἐπὶ ποθήμασιν 417 τε om. *LP*, in ras. add. *l* 418 κεινᾷ δόξᾳ] Elmsley, κοιναὶ (ε super οι scr. *l*) δόξαι *LP* 420 μέσον] μέτρον T. G. Tucker 421 πέτρας τὰς συνδρομάδας] Musgrave, τὰς συνδρομάδας πέτρας *LP* 422 φινηίδας *LP*, φινείδας *l*, Φινεϊδᾶν Rauchenstein 425 παρ' ἅλιον] Seidler, παράλιον *LP* 426 ῥοθίων Bergk, fort. ῥόθιον 428 νηρηίδων *LP*, τῶν νηρηίδων *l* | ⟨ποσὶ⟩ χοροὶ Hermann, fort. ⟨ὄπα⟩ χοροὶ 429 ἐγκύκλιοι Heath 430 καὶ ante πλησιστίοισι *l*, non *L* addidisse videtur, om. *P* 432 εὐναίων] fort. εὐθύνων

αὔραις νοτίαις
ἢ πνεύμασι Ζεφύρου,
τὰν πολυόρνιθον ἐπ' αἶαν,
λευκὰν ἀκτάν, Ἀχιλῆος
δρόμους καλλισταδίους,
ἄξεινον κατὰ πόντον;

εἴθ' εὐχαῖσιν δεσποσύνοις antistr.
Λήδας Ἑλένα φίλα παῖς
ἐλθοῦσα τύχοι τὰν
Τρῳάδα λιποῦσα πόλιν, ἵν' ἀμφὶ χαίτᾳ
δρόσον αἱματηρὰν
ἑλιχθεῖσα λαιμοτόμῳ
δεσποίνας χερὶ θάνοι
ποινὰς δοῦσ' ἀντιπάλους.
ἥδιστ' ἂν τήνδ' ἀγγελίαν
δεξαίμεσθ', Ἑλλάδος ἐκ γᾶς
πλωτήρων εἴ τις ἔβα,
δουλείας ἐμέθεν
δειλαίας παυσίπονος·
. . γὰρ ὀνείρασι συμβαίην
δόμοις πόλει τε πατρῴᾳ
τερπνῶν ὕμνων ἀπόλαυ-
σιν, κοινὰν χάριν ὄλβῳ.

ἀλλ' οἵδε χέρας δεσμοῖς δίδυμοι
συνερεισθέντες χωροῦσι, νέον

433 *αὔραις LP*, *αὔραις ἐν l*. Fort. *αὔραις σὺν νοτίοις* (*νοτίοις* etiam Markland) 435 *πολιόρνιθον LP* 436 *Ἀχιλῆος*] Aldina, *ἀχιλλῆος LP* 438 *ἄξεινον P*, **ξεινον L*, *εὔξεινον*, sed *εὔ* versui antecedenti addens *l* 439 *εὐχαῖσιν*] Heath, *εὐχαῖσι LP* | *δεσποσύνοις*] Markland, *δεσποσύνας LP* 442 *τρωϊάδα LP*, *τρωάδα l* | *χαίτ̄ L*, *χαίτα P* 444 *εἰλιχθεῖσα LP*, *ἑλιχθεῖσα l* 445 *θάνοι*] Seidler, *θάνη LP* 447 *ἅδιστ'* Dindorf | *τήνδ'* delet Hermann (*ἥδιστ' ἂν δ' ἀγγελίαν* Hermann, *ἥδιστ' ἂν ἀγγελίαν* Badham, *ἥδιστα δ' ἂν τόδ' ἔπος* Weil) 448 *δεξαίμεθ' LP*, *δεξαίμεσθ' l* 452 *καὶ* in fine v. antecedentis add. *l*. Fort. *ὡς γὰρ ὀνείροις ἀνυσαίμαν* 454 *ἀπόλαυσιν LP*, *ἀπολαύειν l* (secunda manus ex compendiose scripto *σιν* fecit *ειν*) 455 *ὄλβα LP*, *ὄλβω l* 456 Iphigeniae, 463 chori notam praefigunt *LP*, delevit Seidler 456 *δίδυμοι*] Markland, *διδύμοις LP*

πρόσφαγμα θεᾶς· σιγᾶτε, φίλαι.
τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ
ναοῖσι πέλας τάδε βαίνει·
οὐδ᾽ ἀγγελίας ψευδεῖς ἔλακεν
βουφορβὸς ἀνήρ.
ὦ πότνι᾽, εἴ σοι τάδ᾽ ἀρεσκόντως
πόλις ἥδε τελεῖ, δέξαι θυσίας,
ἃς ὁ παρ᾽ ἡμῖν νόμος οὐχ ὁσίας
Ἕλλησι διδοὺς ἀναφαίνει.

ΙΦ. εἶεν·
τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃ
φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας,
ὡς ὄντες ἱεροὶ μηκέτ᾽ ὦσι δέσμιοι.
ναοῦ δ᾽ ἔσω στείχοντες εὐτρεπίζετε
ἃ χρὴ ᾽πὶ τοῖς παροῦσι καὶ νομίζεται.
φεῦ·
τίς ἆρα μήτηρ ἡ τεκοῦσ᾽ ὑμᾶς ποτε
πατήρ τ᾽ ἀδελφή τ᾽, εἰ γεγῶσα τυγχάνει;
οἵων στερεῖσα διπτύχων νεανιῶν
ἀνάδελφος ἔσται. τὰς τύχας τίς οἶδ᾽ ὅτῳ
τοιαίδ᾽ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν
ἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδ᾽ οὐδεὶς κακόν·
ἡ γὰρ τύχη παρήγαγ᾽ ἐς τὸ δυσμαθές.
πόθεν ποθ᾽ ἥκετ᾽, ὦ ταλαίπωροι ξένοι;
ὡς διὰ μακροῦ μὲν τήνδ᾽ ἐπλεύσατε χθόνα,
μακρὸν δ᾽ ἀπ᾽ οἴκων χρόνον ἔσεσθ᾽ ἀεὶ κάτω.

ΟΡΕΣΤΗΣ.

τί ταῦτ᾽ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νὼ
κακοῖσι λυπεῖς, ἥτις εἶ ποτ᾽, ὦ γύναι;
οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων θανεῖν

458 θεᾷ Toup. 461 ἔλακε *P* 463 ἀρεσκόντους *P*, corr. *P* vel *p* 466 verba Ἕλλησι διδοὺς delet Bergk 467 ἔχη *P* et ex ἔχει corr. *L* 468 φροτιστέον *P* 470 ναοῦ] Valckenaer, ναούς *LP* | στείχοντες] fort. μολόντες 472 ἄρα *LP*, ἆρα *l* 474 στερεῖσα] Scaliger, στερηθεῖσα *LP* 475 ὅτω in ὅτι mut. *p* 477 κακόν] fort. σαφῶς 478 delet H. Hirzel 480 ἐπλεύσατ᾽ ἐς Maehly 481 ἔσεσθε γῆς κάτω Herwerden 482 νὼ] Porson, νῷν *L* et in ras. *p*

οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ,
[οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντ᾽ οἰκτίζεται]
σωτηρίας ἄνελπις· ὡς δύ᾽ ἐξ ἑνὸς
κακὼ συνάπτει, μωρίαν τ᾽ ὀφλισκάνει
θνῄσκει θ᾽ ὁμοίως· τὴν τύχην δ᾽ ἐᾶν χρεών.
ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε
θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.

ΙΦ. πότερος ἄρ᾽ ὑμῶν ἐνθάδ᾽ ὠνομασμένος
Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.
ΟΡ. ὅδ᾽, εἴ τι δή σοι τοῦτ᾽ ἐν ἡδονῇ μαθεῖν.
ΙΦ. ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς;
ΟΡ. τί δ᾽ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;
ΙΦ. πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;
ΟΡ. φιλότητί γ᾽ ἐσμέν, οὐ κασιγνήτω γένει.
ΙΦ. σοὶ δ᾽ ὄνομα ποῖον ἔθεθ᾽ ὁ γεννήσας πατήρ;
ΟΡ. τὸ μὲν δίκαιον δυστυχεῖς καλοίμεθ᾽ ἄν.
ΙΦ. οὐ τοῦτ᾽ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ.
ΟΡ. ἀνώνυμοι θανόντες οὐ γελῴμεθ᾽ ἄν.
ΙΦ. τί δὲ φθονεῖς τοῦτ᾽; ἦ φρονεῖς οὕτω μέγα;
ΟΡ. τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.
ΙΦ. οὐδ᾽ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι;
ΟΡ. ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ.
ΙΦ. χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;
ΟΡ. τὸ κλεινὸν Ἄργος πατρίδ᾽ ἐμὴν ἐπεύχομαι.
ΙΦ. πρὸς θεῶν, ἀληθῶς, ὦ ξέν᾽, εἶ κεῖθεν γεγώς;
ΟΡ. ἐκ τῶν Μυκηνῶν γ᾽, αἵ ποτ᾽ ἦσαν ὄλβιαι.
ΙΦ. φυγὰς δ᾽ ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ;
ΟΡ. φεύγω τρόπον γε δή τιν᾽ οὐχ ἑκὼν ἑκών.

485 θέλῃ ex θέλει corr. *L* vel *l*, θέλῃ *P*, θέλει *p* 486 deleverunt Reiske et Markland (484 sq. affert Stob. fl. 8, 6) 487 ἄνελπις] Brodeau, ἂν ἐλπίς *LP* 488 fort. συνάπτων 491 γινώσκομεν *LP* 494 ὅδ᾽ ἔστι *LP*, ὅδ᾽ εἴ τι *l*. Inde a 496 lineolae praefixae in *L* 498 φιλότητί γ᾽ ἐσμέν, οὐ] Nauck, φιλότητί γ᾽, ἐσμὲν δ᾽ οὐ *LP* (δ᾽ om. Aldina) | γένει] Koechly (φύσει Nauck), γύναι *LP* 499 ἔθεθ᾽ *P*, sed posterius ε ex ο vel υ correxit *p* 500 Δυστυχής Barthold | καλοίμεθ᾽ *LP*, ί in ύ mutasse videtur *l* 502 et 504 permutat Barthold 502 γελῴμεθ᾽] Aem. Portus, γελῶμεθ᾽ *LP* 503 φθονεῖς sic scriptum in *L*, ut φθ simile sit φρ, φρονεῖς *P* 508 ἐμὴν *P*, sed ε in ras. scr. *p* 510 γ᾽ om. *LP*, add. Monk 511 δ᾽ om. *LP*, add. Scaliger

ΙΦ. καὶ μὴν ποθεινός γ' ἦλθες ἐξ Ἄργους μολών.
ΟΡ. οὔκουν ἐμαυτῷ γ'· εἰ δὲ σοί, σὺ τοῦτ' ἔρα.
ΙΦ. ἆρ' ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;
ΟΡ. ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας.
ΙΦ. Τροίαν ἴσως οἶσθ', ἧς ἁπανταχοῦ λόγος.
ΟΡ. ὡς μήποτ' ὤφελόν γε μηδ' ἰδὼν ὄναρ.
ΙΦ. φασίν νιν οὐκέτ' οὖσαν οἴχεσθαι δορί.
ΟΡ. ἔστιν γὰρ οὕτως οὐδ' ἄκραντ' ἠκούσατε.
ΙΦ. Ἑλένη δ' ἀφῖκται δῶμα Μενέλεω πάλιν;
ΟΡ. ἥκει, κακῶς γ' ἐλθοῦσα τῶν ἐμῶν τινι.
ΙΦ. καὶ ποῦ 'στι; κἀμοὶ γάρ τι προυφείλει κακόν.
ΟΡ. Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ.
ΙΦ. ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ.
ΟΡ. ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.
ΙΦ. νόστος δ' Ἀχαιῶν ἐγένεθ', ὡς κηρύσσεται;
ΟΡ. ὡς πάνθ' ἅπαξ με συλλαβοῦσ' ἀνιστορεῖς.
ΙΦ. πρὶν γὰρ θανεῖν σε, τοῦτ' ἐπαυρέσθαι θέλω.
ΟΡ. ἔλεγχ', ἐπειδὴ τοῦδ' ἐρᾷς· λέξω δ' ἐγώ.
ΙΦ. Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;
ΟΡ. ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.
ΙΦ. ὦ πότνι', ὡς εὖ. τί γὰρ ὁ Λαέρτου γόνος;
ΟΡ. οὔπω νενόστηκ' οἶκον, ἔστι δ', ὡς λόγος.
ΙΦ. ὄλοιτο, νόστου μήποτ' ἐς πάτραν τυχών.
ΟΡ. μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ.
ΙΦ. Θέτιδος δὲ τῆς Νηρῇδος ἔστι παῖς ἔτι;
ΟΡ. οὐκ ἔστιν· ἄλλως λέκτρ' ἔγημ' ἐν Αὐλίδι.
ΙΦ. δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.
ΟΡ. τίς εἶ ποθ'; ὡς εὖ πυνθάνῃ τἀμφ' Ἑλλάδος.
ΙΦ. ἐκεῖθέν εἰμι· παῖς ἔτ' οὖσ' ἀπωλόμην.
ΟΡ. ὀρθῶς ποθεῖς ἄρ' εἰδέναι τἀκεῖ, γύναι.
ΙΦ. τί δ' ὁ στρατηγός, ὃν λέγουσ' εὐδαιμονεῖν;

513 sq. post 516 collocavit Badham 513 θέλω] fort. ποθῶ. Cfr. 542. 514 τῆς ἐμῆς] fort. θήσομαι 520 ἔστι *L*, ἔστιν *lP* 521 δῶμα] λέκτρα Weil 525 μῖσος οὖσ' Ἕλλησιν Nauck 527 ὁ σκηρύσσεται *L*, ὡς σκηρύσσεται *P* 529 τοῦτ'] Paley, τοῦδ' *LP* 532 ὥς γ' Lenting 533 εὖ· τί] Musgrave, ἔστι *LP* 537 δὲ] Elmsley, δ' ὁ *LP* 538 ἄλλως *L*, sed ως in ras. complurium literarum (ως δὲ) scr. *l*, ἄλλως δὲ *P* | ἔγημ' ἐν] Markland, ἔγημεν *LP* 539 ἴσασιν] Nauck, φασιν *LP*, γε φασιν *l* 540 τἀμφ'] scripsi, τἀφ' *LP* 541 ἀπῳχόμην Badham

ΟΡ. τίς; οὐ γὰρ ὅν γ' ἐγῷδα τῶν εὐδαιμόνων.
ΙΦ. Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ.
ΟΡ. οὐκ οἶδ'· ἄπελθε τοῦ λόγου τούτου, γύναι.
ΙΦ. μὴ πρὸς θεῶν, ἀλλ' εἴφ', ἵν' εὐφρανθῶ, ξένε.
ΟΡ. τέθνηχ' ὁ τλήμων, πρὸς δ' ἀπώλεσέν τινα.
ΙΦ. τέθνηκε; ποίᾳ συμφορᾷ; τάλαιν' ἐγώ.
ΟΡ. τί δ' ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι;
ΙΦ. τὸν ὄλβον αὐτοῦ τὸν πάροιθ' ἀναστένω.
ΟΡ. δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.
ΙΦ. ἦ πανδάκρυτος ἡ κτανοῦσα χὠ θανών.
ΟΡ. παῦσαί νυν ἤδη μηδ' ἐρωτήσῃς πέρα.
ΙΦ. τοσόνδε γ', εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ.
ΟΡ. οὐκ ἔστι· παῖς νιν ὃν ἔτεχ', οὗτος ὤλεσεν.
ΙΦ. ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;
ΟΡ. πατρὸς θανόντος τήνδε τιμωρούμενος.
ΙΦ. φεῦ·
ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο.
ΟΡ. ἀλλ' οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν.
ΙΦ. λείπει δ' ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;
ΟΡ. λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.
ΙΦ. τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;
ΟΡ. οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.
ΙΦ. τάλαιν' ἐκείνη χὠ κτανὼν αὐτὴν πατήρ.
ΟΡ. κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.
ΙΦ. ὁ τοῦ θανόντος δ' ἔστι παῖς Ἄργει πατρός;
ΟΡ. ἔστ', ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.
ΙΦ. ψευδεῖς ὄνειροι, χαίρετ'· οὐδὲν ἦτ' ἄρα.
ΟΡ. οὐδ' οἱ σοφοί γε δαίμονες κεκλημένοι

544 post εὐδαιμόνων scholium ἐστί suprascr. *L* 547 εἴφ'] Aldina, εἴπ' *LP* 548 τέθνηχ' ὁ *P*, sed χ' ὁ ex aliis literis corr. *P* vel *p* | ἀπώλεσε *L*, ν add. *L* vel *l* 549 συμφορὰ *LP*, συμφορᾶ *p* 551 πάροιθ' *P*, πάροιθ' *p* 552 δεινῶς *L* (ῶς compendio scr.), δεινὸς *P* 553 ἦ] scripsi, ὦ *LP* | κτανών *P*, *ανών *L*, θανών *l* 554 ἐρωτήσεις *LP*, ἐρωτήσῃς *p* 555 ταλαιπόρου *P*, ταλαιπώρου *p* 556 παῖς *L* (sic scriptum ut facile πῶς legas), πῶς *P* 558 θανόντος αἷμα τιμωρούμενος Elmsley, θανόντος ἀντιτιμωρούμενος Blomfield, fort. πατρὸς δίκην δὴ τήνδε τιμωρούμενος 559 ὡς οὐ καλὸν Badham | ἐξεπράξατο Elmsley 564 θανοῦσαν] τάλαιναν Prinz 568 ἔστιν *LP*, ἔστ' *l* 569 ἦστ' Nauck 570 *ΟΡ.*] Heath, om. *LP* (lineolam praefixit versui 572 *l* ut videtur) | οὐδ'] Hermann, οὔθ' *LP*

πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.
πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι
κἀν τοῖς βροτείοις· ἓν δὲ λυπεῖται μόνον,
ὅτ' οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις
ὄλωλεν ὡς ὄλωλε τοῖσιν εἰδόσιν.

ΧΟ. φεῦ φεῦ· τί δ' ἡμεῖς οἵ τ' ἐμοὶ γεννήτορες;
ἆρ' εἰσίν; ἆρ' οὐκ εἰσί; τίς φράσειεν ἄν;

ΙΦ. ἀκούσατ'· ἐς γὰρ δή τιν' ἥκομεν λόγον,
ὑμῖν τ' ὄνησιν, ὦ ξένοι, σπεύδουσ' ἅμα
κἀμοί. τὸ δ' εὖ μάλιστά γ' οὕτω γίγνεται,
εἰ πᾶσι ταὐτὸν πρᾶγμ' ἀρεσκόντως ἔχει.
θέλοις ἄν, εἰ σώσαιμί σ', ἀγγεῖλαί τί μοι
πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,
δέλτον τ' ἐνεγκεῖν, ἥν τις οἰκτείρας ἐμὲ
ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν
φονέα νομίζων χεῖρα, τοῦ νόμου δ' ὕπο
θνῄσκειν σφε, τῆς θεοῦ τάδε δίκαι' ἡγουμένης;
οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν
ἐς Ἄργος αὖθις τὰς ἐμὰς ἐπιστολὰς
πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.
σὺ δ'· εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσγενὴς
καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω·
σώθητι καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών,
κούφων ἕκατι γραμμάτων σωτηρίαν.
οὗτος δ', ἐπείπερ πόλις ἀναγκάζει τάδε,
θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.

---

572 *θείοις*] Barnes, *θεοῖς LP* 573 *κἀν* in ras. scr. *P* vel *p* | *λυπεῖται LP*, sed *λυπεῖ* in ras. scr. *p* vel *P*, *εἰ* et *ε* i. e. *λείπεται* superscr. in *L* manus recentissima | *μόνον*] fort. *παθών* 575 *εἰδόσιν L*, *εἰδόσι* (eraso *ν*) *P* 576 *τ' ἐμοὶ* om. *P*, superscr. man. secunda 578 *ἥκομεν*] *ἱκόμην* Musgrave 579 *σπεύδουσ'*] Musgrave, *σπουδῆς LP*, *αῖσ* super *ῆς* scr. in *L* manus recentissima 580 *τὸ δ'*] Markland, *τόδ' LP*. Fort. *τὸ κοινὸν δ' εὖ μάλιστα γίγνεται* | *γίνεται P*

582 *θέλοις*] Aem. Portus, *θέλεις LP* 587 *σφε*] Markland, *γε LP* | *τάδε*] Pierson, *ταῦτα LP* 588—90 delent Dindorf et Monk 588 *ἀγγείλαι L*, *ἀγγεῖλαι P* et suprascripto *ὥστε l*, *'Αργόθεν* Musgrave, fort. *οἴκοθεν*, si *ἀγγεῖλαι* ex v. 582 repetendum est 589 *αὖτις P* 590 *τινός*, suprascr. *νί*, *L*, *τινός*, suprascr. *ϊ*, *P* 591 *δυσμενὴς P* 592 *ἐγὼ θέλω* Markland 593 *σώθητι καὶ σοῦ* Reiske, fort. *σύνθητι κεῖσε* (*σύνθητ' ἐκεῖσε* Bothe) 595 fort. *τόδε* 596 *θεὰ P*, *θεᾷ p*

ΟΡ. καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη·
τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα.
ὁ ναυστολῶν γάρ εἰμ' ἐγὼ τὰς συμφοράς,
οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.
οὔκουν δίκαιον ἐπ' ὀλέθρῳ τῷ τοῦδ' ἐμὲ
χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
ἀλλ' ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου·
πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·
ἡμᾶς δ' ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλων
αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς
αὐτὸς σέσωται. τυγχάνει δ' ὅδ' ὢν φίλος,
ὃν οὐδὲν ἧσσον ἤ με φῶς ὁρᾶν θέλω.
ΙΦ. ὦ λῆμ' ἄριστον, ὡς ἀπ' εὐγενοῦς τινος
ῥίζης πέφυκας τοῖς φίλοις τ' ὀρθῶς φίλος.
τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων
ὅσπερ λέλειπται. καὶ γὰρ οὐδ' ἐγώ, ξένοι,
ἀνάδελφός εἰμι, πλὴν ὅσ' οὐχ ὁρῶσά νιν.
ἐπεὶ δὲ βούλει ταῦτα, τόνδε πέμψομεν
δέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τις
προθυμία σε τοῦδ' ἔχουσα τυγχάνει.
ΟΡ. θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;
ΙΦ. ἐγώ· θεᾶς γὰρ τήνδε προστροπὴν ἔχω.
ΟΡ. ἄζηλον, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα.
ΙΦ. ἀλλ' εἰς ἀνάγκην κείμεθ', ἣν φυλακτέον.
ΟΡ. αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;
ΙΦ. οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.
ΟΡ. ὁ δὲ σφαγεὺς τίς; εἰ τάδ' ἱστορεῖν με χρή.
ΙΦ. ἔσω δόμων τῶνδ' εἰσὶν οἷς μέλει τάδε.
ΟΡ. τάφος δὲ ποῖος δέξεταί μ', ὅταν θάνω;

598 *τόνδ' ἐμοὶ* Lucian. Amor. c. 47 599 *εἶμ'* mut. in *εἴμ'* *L*, *εἶμ'* *P* 601 *οὔκουν* *LP*, *οὐκοῦν* *l* | *ἐμὲ*, suprascr. *οι*, *P* 603 *γενέσθω* *LP*, *γενέσθαι* *p* 604 *πέμψω* Lucian. Amor. 47, fort. *οἴσει* 607 *σέσωται*] scripsi, *σέσωσται* *L*, *σώσε* *P*, *ται* in ras. super *ε* scr. *p* 608 *ὢν* *P*, *ὃν* *p* | *ἢ 'μὲ* Porson 610 *ὀρθὸς* *LP*, *ως* compendio super *ὸς* scr. *l* vel *L*, accentum super *ως* m. recens 618 *τήνδε*] Bothe, *τῆσδε* *LP* 619 *ἄζηλον*] scripsi ut olim Bothe, *ἄζηλά γ'* *LP* 621 *θύουσα*] *θείνουσα* Maehly 622 *οὔκουν* *LP*, *ουν* del. *l* | *χερνίψομαι* (*ψο* suprascr.) *χερνίσομαι* *LP* 623 *με χρή*] fort. *θέμις*.

ΙΦ. πῦρ' ἱερὸν ἔνδον χάσμα τ' εὐρωπὸν πέτρας.
ΟΡ. φεῦ·
πῶς ἄν μ' ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;
ΙΦ. μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτ' εἶ,
ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός.
οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν,
ἀλλ' ὧν γε δυνατὸν οὐδ' ἐγὼ 'λλείψω χάριν.
πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ,
ξανθῷ τ' ἐλαίῳ σῶμα σὸν κατασβέσω,
καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος
ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.
ἀλλ' εἶμι δέλτον τ' ἐκ θεᾶς ἀνακτόρων
οἴσω· τὸ μέντοι δυσμενὲς μὴ 'μοῦ λάβῃς.
φυλάσσετ' αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ.
ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ
πέμψω πρὸς Ἄργος, ὃν μάλιστ' ἐγὼ φιλῶ,
καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν
λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.

ΧΟ. κατολοφύρομαι σὲ τὸν χερνίβων
ῥανίσι . . .
μελόμενον αἱμακταῖς.
ΟΡ. οἶκτος γὰρ οὐ ταῦτ', ἀλλὰ χαίρετ', ὦ ξέναι.
ΧΟ. σὲ δὲ τύχας μάκαρος, ὦ νεανία,
σεβόμεθ', ἐς πάτραν
ὅτι ποτ' ἐπεμβάσῃ.
ΠΥ. ἄζηλά τοι φίλοισι, θνησκόντων φίλων.
ΧΟ. ὦ σχέτλιοι πομπαί.
φεῦ φεῦ, διόλλυσαι.

626 πέτρας] χθονός Diod. 20, 14 629 ηὔξω hoc loco *LP* 631 'λλείψω] Markland, λείψω *LP* 633 fort. ἐλαίῳ σὸν κατασπείσω δέμας 635 πυρὰν βαλῶ] Canter, πῦρ ἐμβαλὼν *LP* 636 τε θεᾶς *LP*, τ' ἐκ θεᾶς *l* 637 οἴσω *L*, εἴσω *P* | μὴ 'μοῦ] Hermann, μή μου *LP* | βάλῃς *P* 641 καὶ] fort. χἠ 642 λέγουσα] fort. δηλοῦσα 644 post ῥανίσι lacunam indicavit Hermann 643—5 = 647—9 statuens, fort. excidit παρθένου. Cfr. 58 647 fort. μακαρτέρας, νεανία 649 ποτ'] πόδ' Elmsley 650 τοι] Hermann, τοῖς *LP* 651 chori notam, quam hic omiserunt et ante αἶ αἶ αἶ αἶ 653 habent *LP*, ibi erasit et hic praescripsit *l* 651 sqq. fort. ὦ σχέτλιοι πομπαί, φεῦ φεῦ = τὸ σὲ διόλλυσθαι, αἰαῖ

αἰαῖ αἰαῖ.
πότερος ὁ μέλλων;
ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν,
σὲ πάρος ἢ σ' ἀναστενάξω γόοις.

ΟΡ. Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί;
ΠΥ. οὐκ οἶδ'· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με.
ΟΡ. τίς ἐστιν ἡ νεᾶνις; ὡς Ἑλληνικῶς
ἀνήρεθ' ἡμᾶς τούς τ' ἐν Ἰλίῳ πόνους
νόστον τ' Ἀχαιῶν τόν τ' ἐν οἰωνοῖς σοφὸν
Κάλχαντ' Ἀχιλλέως τ' ὄνομα, καὶ τὸν ἄθλιον
Ἀγαμέμνον' ὡς ᾤκτειρεν ἠρώτα τέ με
γυναῖκα παῖδάς τ'. ἔστιν ἡ ξένη γένος
ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε
δέλτον τ' ἔπεμπε καὶ τάδ' ἐξεμάνθανεν,
ὡς κοινὰ πράσσουσ', Ἄργος εἰ πράσσοι καλῶς.
ΠΥ. ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις,
πλὴν ἕν· τὰ γάρ τοι βασιλέων παθήματα
ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν.
ἀτὰρ διῆλθον χἄτερον λόγον τινά.
ΟΡ. τίν'; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.
ΠΥ. αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος·
κοινῇ τ' ἔπλευσα, δεῖ με καὶ κοινῇ θανεῖν.
καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι
Ἄργει τε Φωκέων τ' ἐν πολυπτύχῳ χθονί,
δόξω δὲ τοῖς πολλοῖσι· πολλοὶ γὰρ κακοί·
προδοὺς σεσῶσθαί σ' αὐτὸς εἰς οἴκους μόνος
ἢ κἀφεδρεύσας ἐπὶ νοσοῦσι δώμασι

654 fort. πότερος ὁ μέλεος μᾶλλον ὤν; 655 ἀμφίλογα] ed. Brubachiana, ἀμφίφλογα L, ἀμφίβλογα P, ἀμφίβολα p | μέμηνε L (superscr. ο m. 1), μέμηνε P 658 ταὐτὰ Elmsley 663 ἀχιλέως P, ἀχιλλέως p 664 ἠρώτα] Markland, ἀνηρώτα LP, ᾤκτειρ' ἀνηρώτα Heath | τ' ἐμὲ P 668 πράσσοι] Hermann, πράσσει LP 669 ταῦτα LP, ταυτὰ p | φθάσας L (ita scriptum ut facile φράσας legas), φράσας P 670 τοι] Hermann, τῶν LP 672 διῆλθον] Porson, διῆλθε LP 673 τίνα P, τίν' p | κεινὸν P, κοινὸν p | μάθης (superscr. οις) LP 675 τ'] δ' Elmsley. Fort. κοινῇ πλέοντα 678 fort. πολλοῖσιν· οἱ πλείους κακοί· 679 σεσῶσθαί σ'] Elmsley, σε σώζεσθ' LP 680 κἀφεδρεύσας] Lobeck, καὶ φονεύσας LP | δώμασι LP, δώμασιν p

ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,
ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.
ταῦτ' οὖν φοβοῦμαι καὶ δι' αἰσχύνης ἔχω,
κοὐκ ἔσθ' ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι
καὶ συσφαγῆναι καὶ πυρωθῆναι δέμας,
φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.

ΟΡ. εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν ἐμέ·
ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.
ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,
ταῦτ' ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντ' ἐμοὶ
κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμ' οὐ κακῶς ἔχει,
πράσσονθ' ἃ πράσσω πρὸς θεῶν, λιπεῖν βίον.
σὺ δ' ὄλβιός τ' εἶ καθαρά τ', οὐ νοσοῦντ', ἔχεις
μέλαθρ', ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.
σωθεὶς δὲ παῖδας ἐξ ἐμῆς ὁμοσπόρου
κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτ' ἔχειν,
ὄνομά τ' ἐμοῦ γένοιτ' ἄν, οὐδ' ἄπαις δόμος
πατρῷος οὑμὸς ἐξαλειφθείη ποτ' ἄν.
ἀλλ' ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.
ὅταν δ' ἐς Ἑλλάδ' ἵππιόν τ' Ἄργος μόλῃς,
πρὸς δεξιᾶς σε τῆσδ' ἐπισκήπτω τάδε·
τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι,
καὶ δάκρυ' ἀδελφὴ καὶ κόμας δότω τάφῳ.
ἄγγελλε δ' ὡς ὄλωλ' ὑπ' Ἀργείας τινὸς
γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ.
καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ,
ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.
καὶ χαῖρ'· ἐμῶν γὰρ φίλτατον σ' ηὗρον φίλων,
ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,
ὦ πόλλ' ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν.
ἡμᾶς δ' ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο·

686 φοβούμενον] fort. πεφευγότα 687 ἐμέ] Porson, κακά *LP* 687 φόνει *P*, φώνει *p* 689 κἐπονείδιστον *LP*, κἀπονείδιστον *l* 690 τοῦτ' Markland 691 ἔμ' in ras. scr. *P* vel *p* 692 λιπεῖν] Badham (λείπειν Monk), λήσειν *L* (γ superscr. *L* vel *l*), λύσειν *P* 694 δυσεβῆ *P*, δυσσεβῆ *p* 696 fort. κτήσαι' ἄν 697 γένοιτ'] fort. κεκλῇτ' 698 πατρώιος *LP*, πατρῷος *l* 702 μοι] μου Monk 708 εὗρον *LP* 710 ἐνεγκὼν *P*, sed ἐνεγ in ras. scr. *p*

τέχνην δὲ θέμενος ὡς προσώταθ' Ἑλλάδος
ἀπήλασ' αἰδοῖ τῶν πάρος μαντευμάτων.
ᾧ πάντ' ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,
μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι.
ΠΥ. ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος
οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σ' ἐγὼ
θανόντα μᾶλλον ἢ βλέπονθ' ἕξω φίλον.
ἀτὰρ τὸ τοῦ θεοῦ σ' οὐ διέφθορέν γέ πω
μάντευμα, καίτοι γ' ἐγγὺς ἕστηκας φόνου.
ἀλλ' ἔστιν ἔστιν ἡ λίαν δυσπραξία
λίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ.
ΟΡ. σίγα· τὰ Φοίβου δ' οὐδὲν ὠφελεῖ μ' ἔπη·
γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ.

ΙΦΙΓΕΝΕΙΑ.

ἀπέλθεθ' ὑμεῖς καὶ παρευτρεπίζετε
τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.
δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,
ξένοι, πάρεισιν· ἃ δ' ἐπὶ τοῖσδε βούλομαι,
ἀκούσατ'· οὐδεὶς αὑτὸς ἐν πόνοις τ' ἀνὴρ
ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ.
ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς
θῆται παρ' οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς
ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.
ΟΡ. τί δῆτα βούλει; τίνος ἀμηχανεῖς πέρι;
ΙΦ. ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς
[πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων].
ΟΡ. ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους;
ΙΦ. τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
ΟΡ. ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.
ΙΦ. δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν;

713 ἀπήλασ'] Heath, ἀπήλασεν *L P* 714 ὧ *L P*, ᾧ *l* 718 ἕξω] fort. ἄξω 719 σ' οὐ διέφθορέν γέ] Nauck, γ' οὐ διέφθορέν (διέφθειρέν *P*) μέ πω *L P*, γ' οὐ διέφθορέν σέ πω in apographis 720 delet Herwerden 727 πολύθυροι] Aristot. Rhet. III 6, πολύθρηνοι *L P* 728 ξένοι] rec. liber, ξένοις *L P* 729 αὑτὸς] Valckenaer, αὐτὸς *L P* | τ' om. *L P*, add. Koechly 731 'πονοστήσας *P* 733 ὅταν δὲ *P*, ὁ τάνδε *p* 736 delevit Badham 738 δράσσειν bis *P* 740 δίκαιον] fort. ἀχρεῖον

ΟΡ. ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;
ΙΦ. ναί.
πείσω σφε, καὐτὴ ναὸς ἐσβήσω σκάφος.
ΟΡ. ὄμνυ· σὺ δ' ἔξαρχ' ὅρκον ὅστις εὐσεβής.
ΙΦ. δώσεις, λέγειν χρή, τήνδε τοῖς ἐμοῖς φίλοις.
ΠΥ. τοῖς σοῖς φίλοισι γράμματ' ἀποδώσω τάδε.
ΙΦ. κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.
ΠΥ. τίν' οὖν ἐπόμνυς τοισίδ' ὅρκιον θεῶν;
ΙΦ. Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.
ΠΥ. ἐγὼ δ' ἄνακτά γ' οὐρανοῦ, σεμνὸν Δία.
ΙΦ. εἰ δ' ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ;
ΠΥ. ἄνοστος εἴην· τί δὲ σύ, μὴ σώσασά με;
ΙΦ. μήποτε κατ' Ἄργος ζῶσ' ἴχνος θείην ποδός.
ΠΥ. ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.
ΙΦ. ἀλλ' οὔτις ἔστ' ἄκαιρος, ἢν καλῶς ἔχῃ.
ΠΥ. ἐξαίρετόν μοι δὸς τόδ', ἤν τι ναῦς πάθῃ,
χἠ δέλτος ἐν κλύδωνι χρημάτων μέτα
ἀφανὴς γένηται, σῶμα δ' ἐκσώσω μόνον,
τὸν ὅρκον εἶναι τόνδε μηκέτ' ἔμπεδον.
ΙΦ. ἀλλ' οἶσθ' ὃ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ·
τἀνόντα κἀντεταλμέν' ἐν δέλτου πτυχαῖς
λόγῳ φράσω σοι πάντ' ἀναγγεῖλαι φίλοις.
ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσώσῃς γραφήν,
αὕτη φράσει σιγῶσα τἀγγεγραμμένα·
ἢν δ' ἐν θαλάσσῃ γράμματ' ἀφανισθῇ τάδε,

742 *ναί* supra v. scr. *l*, sed cum eadem manus sequens *π* in magna rasura scripserit, apparet, *ναί* primitus in versu scriptum fuisse ut in *P*, attamen delendum videtur (deest in apogr. Paris.) | *εἰσβήσω P*, sed *β* ex alia litera (*ϑ* vel potius literis *φρ* coniunctis) correctum, fort. *ἐμβήσω* (cfr. Cycl. 467) vel *ἐσφρήσω*   744 *δώσεις*] Lindau, *δώσω L P*   745—55 *ΟΡ.* pro *ΠΥ. P*   746 *κἀγώ σε* corr. ex *κἀγὼ σὲ P*   747 *τοισίδ'*] Markland, *τοῖσιν L P*   748—59 lineolae praefixae in *L*   748 *οἷσπερ δώμασι P*, *ἧσπερ δώμασιν p*   749 fort. *ἄνακτος οὐρανοῦ σέβας Διός*   752 *ποτε* mut. in *ποδός L*   753 *δή νυν*] Scaliger, *δὴ νῦν L P*   754 *οὔτις ἔστ' ἄκαιρος*] Bothe, *αὖτις ἔσται καινός L P*   756 *χρημάτων*] *γραμμάτων* Markland   758 *ἐμποδών* A. E. Housman   760 *κἀντεταλμέν'*] scripsi, *κἀγγεγραμμέν' L P*   761 *ἀναγγεῖλαι L P*, *ἀναγγεῖλαν l*, *ἀπαγγεῖλαι* Elmsley   762 *εἰ . . ἐκσώσεις* mut. in *ἢν . . ἐκσώσῃς P* vel *p*   763 *αὐτὴ* in multis editionibus   764 *ἀφανϊσθῇ P*, sed *ϊ* add. *p*

τὸ σῶμα σώσας τοὺς λόγους σώσεις ἐμοί.
ΠΥ. καλῶς ἔλεξας τῶν τε σῶν ἐμοῦ θ᾽ ὕπερ.
σήμαινε δ᾽ ᾧ χρὴ τάσδ᾽ ἐπιστολὰς φέρειν
πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν.
ΙΦ. ἄγγελλ᾽ Ὀρέστῃ, παιδὶ τἀγαμέμνονος·
ἡ ᾽ν Αὐλίδι σφαγεῖσ᾽ ἐπιστέλλει τάδε
ζῶσ᾽ Ἰφιγένεια, τοῖς ἐκεῖ δ᾽ οὐ ζῶσ᾽ ἔτι.
ΟΡ. ποῦ δ᾽ ἔστ᾽ ἐκείνη; κατθανοῦσ᾽ ἥκει πάλιν;
ΙΦ. ἥδ᾽ ἣν ὁρᾷς σύ· μὴ λόγων ἔκπλησσέ με.
κόμισαί μ᾽ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν,
ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς
σφαγίων, ἐφ᾽ οἷσι ξενοφόνους τιμὰς ἔχω.
ΟΡ. Πυλάδη, τί λέξω; ποῦ ποτ᾽ ὄνθ᾽ ηὑρήμεθα;
ΙΦ. ἢ σοῖς ἀραία δώμασιν γενήσομαι,
Ὀρέσθ᾽, ἵν᾽ αὖθις ὄνομα δὶς κλύων μάθῃς.
ΠΥ. ὦ θεοί. ΙΦ. τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς;
ΠΥ. οὐδέν· πέραινε δ᾽· ἐξέβην γὰρ ἄλλοσε.
[τάχ᾽ οὖν ἐρωτῶν σ᾽ εἰς ἄπιστ᾽ ἀφίξομαι].
ΙΦ. λέγ᾽ οὕνεκ᾽ ἔλαφον ἀντιδοῦσά μου θεὰ
Ἄρτεμις ἔσωσέ μ᾽, ἣν ἔθυσ᾽ ἐμὸς πατήρ,
δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν,
ἐς τήνδε δ᾽ ᾤκισ᾽ αἶαν. αἵδ᾽ ἐπιστολαί,
τάδ᾽ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.
ΠΥ. ὦ ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με,
κάλλιστα δ᾽ ὀμόσασ᾽, οὐ πολὺν σχήσω χρόνον,
τὸν δ᾽ ὅρκον ὃν κατώμοσ᾽ ἐμπεδώσομεν.
ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε,
Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.
ΟΡ. δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς

765 ἐμοί] ὁμοῦ Badham 766 τε σῶν] M. Haupt, θεῶν *LP* 767 χρὴ] fort. δεῖ 769 τῶ ᾽γαμέμνονος *LP* 770 *᾽ν (eraso ε) *L* fort. σφαχθεῖσ᾽ 773 λόγων] Seidler, λόγοις *LP* | ἔπλησσε *P*, ἔκπλησσε *p* 776 ξενοκτόνους *P* 777 εὑρήμεθα *LP* 778 σοὺς *P*, σοῖς *p* | δώμασι *LP*, δώμασιν *lp* 779 et ὦ θεοί 780 Pyladi tribuunt *LP*, πυλ ante 779 erasit et ante 780 posuit *l* | ὀρέστα *L*, ὀρέστ᾽ *lP* | αὖτις *LP* 782 ἐρωτῶσ᾽ *P*, ἐρωτῶν σ᾽ *p*. Versum deleverunt Dindorf et Monk 784 ἄρτεμι *P*, ἄρτεμις *p* 786 ᾤκησ᾽ *LP*, ᾤκισ᾽ *p* 787 τάδ᾽] ταῦτ᾽ Plut. Mor. 182 E | ἐστὶ τἀν Plut., ἐστιν ἐν *LP* 789 ὀμόσασ᾽ *LP*, ας super ασ᾽ scr. *l*

τὴν ἡδονὴν πρῶτ᾽ οὐ λόγοις αἱρήσομαι.
ὦ φιλτάτη μοι σύγγον᾽, ἐκπεπληγμένος
ὅμως σε πιστῷ περιβαλὼν βραχίονι
ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστ᾽ ἐμοί.
ΧΟ. ξέν᾽, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον
χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.
ΟΡ. ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς
Ἀγαμέμνονος γεγῶσα, μή μ᾽ ἀποστρέφου,
ἔχουσ᾽ ἀδελφόν, οὐ δοκοῦσ᾽ ἕξειν ποτέ.
ΙΦ. ἐγώ σ᾽ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσῃ λέγων;
τὸ δ᾽ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία.
ΟΡ. οὐκ ἔστ᾽ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος.
ΙΦ. ἀλλ᾽ ἦ Λάκαινα Τυνδαρίς σ᾽ ἐγείνατο;
ΟΡ. Πέλοπός γε παιδὶ παιδός, οὗ ᾽κπέφυκ᾽ ἐγώ.
ΙΦ. τί φής; ἔχεις τι τῶνδέ μοι τεκμήριον;
ΟΡ. ἔχω· πατρῴων ἐκ δόμων τι πυνθάνου.
ΙΦ. οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δ᾽ ἐμέ.
ΟΡ. λέγοιμ᾽ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε·
Ἀτρέως Θυέστου τ᾽ οἶσθα γενομένην ἔριν;
ΙΦ. ἤκουσ᾽, ἃ χρυσῆς ἀρνὸς ἦν νείκη πέρι.
ΟΡ. ταῦτ᾽ οὖν ὑφήνασ᾽ οἶσθ᾽ ἐν εὐπήνοις ὑφαῖς;
ΙΦ. ὦ φίλτατ᾽, ἐγγὺς τῶν ἐμῶν χρίμπτῃ φρενῶν.
ΟΡ. εἰκώ τ᾽ ἐν ἱστοῖς ἡλίου μετάστασιν;
ΙΦ. ὕφηνα καὶ τόδ᾽ εἶδος εὐμίτοις πλοκαῖς.
ΟΡ. καὶ λούτρ᾽ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα;
ΙΦ. οἶδ᾽· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μ᾽ ἀφείλετο.
ΟΡ. τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν;
ΙΦ. μνημεῖά γ᾽ ἀντὶ σώματος τοὐμοῦ τάφῳ.

795 ἐκπεπληγμένος *L* (ita scr. ut facile ἐκπεπληγμένη legi possit), ἐκπεπληγμένη mut. in ἐκπεπληγμένος *P* 796 σε πιστῷ] Madvig, ἀπιστῶ *LP*, σ᾽ ἀπίστῳ Markland 797 θαυμαστά μοι Herwerden 798 *ΧΟ.*] *ΙΦ.* Monk | ξέν᾽] Elmsley, ξεῖν᾽ *LP* 800 συκασιγνήτη *P*, γ super κ scr. *p* 806 ἦ] Monk, ἡ *LP* 807 γε] Seidler, τε *LP* | οὗ ᾽κπέφυκ᾽] Elmsley (οὗ πέφυκ᾽ Seidler), ἐκπέφυκ᾽ *LP* 808 τῶνδ᾽ ἐμοὶ *LP* 809 τί *L* 810 μαθάνειν *P* 811 delet Monk | ἀκοῇ] Reiske, ἄκουε *LP* | ἠλέκτρᾳ *L*, ας superscr. *L* vel *l*, ἠλέκτρα *P* 812 οἶσθα] ed. Brubachiana, οἶδα *LP* 813 ἤκουσ᾽ ἃ] Mekler, ἤκουσα *LP* | ἦν νείκη] Mekler et Radermacher, ἡνίκ᾽ ἦν *LP* 815 χρίμπτῃ] scripsi, κάμπτῃ *LP*, κάμπτεις Blomfield 818 sq. suspecti 819 ad ἀφείλετο superscr. τοῦτο, τὸ μὴ εἰδέναι *l*

ΟΡ. ἃ δ' εἶδον αὐτός, τάδε φράσω τεκμήρια·
Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός,
ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα
ἐκτήσαθ' Ἱπποδάμειαν, Οἰνόμαον κτανών,
ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.

ΙΦ. ὦ φίλτατ', οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ,
ἔχω σ', Ὀρέστα, τηλύγετον
χθονὸς ἀπὸ πατρίδος
Ἀργόθεν, ὦ φίλος.
ΟΡ. κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.
κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ
τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δ' ἐμόν.
ΙΦ. τὸ δέ τι βρέφος ἔλιπον ἀγκάλαι-
σι νεαρὸν τροφοῦ νεαρὸν ἐν δόμοις.
ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχῶν ἐμοῦ
ψυχά, τί φῶ; θαυμάτων πέρα καὶ λόγου
πρόσω τάδ' ἐπέβα.
ΟΡ. τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα.
ΙΦ. ἄτοπον ἡδονὰν ἔλαβον, ὦ φίλαι·
δέδοικα δ' ἐκ χερῶν με μὴ πρὸς αἰθέρα
ἀμπτάμενος φύγῃ·
ἰὼ Κυκλωπὶς ἑστία, ἰὼ πατρίς,
Μυκήνα φίλα,
χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς,
ὅτι μοι συνομαίμονα τόνδε δόμοις
ἐξεθρέψω φάος.

824 χερσὶ ν post ὶ eraso *P* | πισσάτιδα *LP* 826 ἐπαρθενῶσι *P*, ἐν παρθενῶσι *p* 828 τηλύγετον fort. versui 834 reddendum 829 fort. πατρίας 832 δάκρυ] δάκρυα δάκρυα Ald., unde δάκρυ' ἀδάκρυα Musgrave | κατὰ γόος Seidler 834 τὸν ἔτι Bergk, ἔλιπον ἔλιπον Fix, fort. τηλύγετον (ex v. 828) βρέφος σ' ἔλιπον 836 sq. εὐτυχὼν *LP*, εὐτυχῶν *p* | ψυχᾷ τί φῶ; *L*, ψυχὰ ΟΡ. τί φῶ; ΙΦ. *P* | ὦ . . φῶ;] fort. ὦ θυμὲ κρεῖσσον ἢ λόγοισιν εὐτυχῶν, τί φῶ; 840 τάδ' ἐπέβα πρόσω Weil | ἀπέβα Reiske 842 ἡδον*, scripto super ν compendio ἀν sed ita ut ῆς legi possit *L*, ἡδονῆς *P*, ἁδονὰν Dindorf 843 ἐκ *P*, sed κ superscr. *P* vel *p*, eraso ante χ fort. γ 845 ἰὼ *L*, sed ι erasum, ὦ *P* | Κυκλωπὶς ἑστία] Hermann, κυκλωπίδες ἑστίαι *LP* | ἰὼ *L*, sed ι erasum, ὦ *P* 847 ζόας] Blomfield, ζωᾶς *LP* 848 δόμοισιν Seidler

ΟΡ. γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς,
ὦ σύγγον', ἡμῶν δυστυχὴς ἔφυ βίος.
ΙΦ. ἐγὼ μέλεος οἶδ', ὅτε φάσγανον
δέρᾳ 'φῆκέ μοι μελεόφρων πατήρ,
ΟΡ. οἴμοι. δοκῶ γὰρ οὐ παρὼν σ' ὁρᾶν ἐκεῖ.
ΙΦ. ἀνυμέναιος, ὦ σύγγον', Ἀχιλλέως
ἐς κλισίαν λέκτρων
δολίαν ὅτ' ἀγόμαν·
παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι.
φεῦ φεῦ χερνίβων ἐκεῖ.
ΟΡ. ᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.
ΙΦ. ἀπάτορα πατέρα, πότμον ⟨ἄποτμον⟩ ἔλαχον.
ἄλλα δ' ἐξ ἄλλων κυρεῖ
ΟΡ. εἰ σόν γ' ἀδελφόν, ὦ τάλαιν', ἀπώλεσας.
ΙΦ. δαίμονος τύχᾳ τινός.
ὦ μελέα δεινᾶς τόλμας. δείν' ἔτλαν
δείν' ἔτλαν, ὤμοι σύγγονε. παρὰ δ' ὀλίγον
ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν
δαϊχθεὶς χερῶν.
ἁ δ' ἐπ' αὐτοῖς τίς τελευτά;
τίς τύχα μοι συγκυρήσει;
τίνα σοι πόρον εὑρομένα
πάλιν ἀπὸ πελέκεως, ἀπὸ φόνου πέμψω
πατρίδ' ἐς Ἀργείαν,
πρὶν ἐπὶ ξίφος αἵματι σῷ
πελάσαι; τόδε τόδε σόν, ὦ μελέα ψυχά,

852 fort. ἐγὼ ⟨μὲν⟩ 854 δέρα *LP*, η super α scr. *p* | 'φῆκε] Elmsley, θῆκε *LP* | μ∗ *L*, οι super μ scr. vel rescr. *l* 855 παρώ *L*, ν infra ω add. *L* vel *l* 856 ὦ om. *LP*, add. Seidler 857 λέκων *LP*, λέκτρων *l*, λύκων *p* 858 sq. δόλι' ὅτ' ἀγόμαν Hermann, δόλιον ἀγόμαν Hartung (δόλιον ὅτ' Dindorf) | ἐς κλισίαν ἄλεκτρον δόλι ἀγόμαν Wfg. Bauer 861 *ΟΡ.*, 862 *ΙΦ.*, 865 *ΟΡ.*, 869 ante δείν' *ΙΦ.* *LP*, correxit Tyrwhitt, nisi quod 867 Oresti continuavit, quem versum Iphigeniae dedit Seidler 861 fort. ἐκεῖ ⟨φοινίων⟩ 864 ἀπάτορα πατέρα, πότμον ἄποτμον] Hartung (πατέρ' ἀπάτορα τὸν ἐμὸν ἔλαχον coniecerat anonymus), ἀπάτορ' ἀπάτορα πότμον *LP* 867 versui 865 subiungit Monk | τέχνᾳ τινός Herwerden, fort. συναλλαγᾷ 871 ἀπέφυγες] ed. Brubachiana, ἀμφέφυγες *LP* 873 αὐτοῖς] Bothe, αὐτοῖσι *LP* 874 συγκυρήσει] Bothe, συγχωρήσει *LP* 876 πελέκεως] Reiske, πόλεως *LP* 881 παλαῖσαι *P*, πελάσσαι Nauck. Alterum τόδε delet Seidler

χρέος ἀνευρίσκειν.
πότερον κατὰ χέρσον, οὐχὶ ναΐ,
ἀλλὰ ποδῶν ῥιπᾷ;
θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα
καὶ δι' ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὴν
στενοπόρου πέτρας μακρὰ κέλευθα να-
ΐοισιν δρασμοῖς.
τάλαινα, τάλαινα.
τίς ἄρ' οὖν, τάλαν, ἢ θεὸς ἢ βροτὸς ἢ
τί τῶν ἀδοκήτων
πόρον ἄπορον ἐξανύσας
δυοῖν τοῖν μόνοιν Ἀτρείδαιν φανεῖ
κακῶν ἔκλυσιν;

ΧΟ. *ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα*
τάδ' εἶδον αὐτὴ κοὐ κλύουσ' ἀπαγγελῶ.
ΠΥ. *τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,*
Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν·
λήξαντα δ' οἴκτων κἀπ' ἐκεῖν' ἐλθεῖν χρεών,
ὅπως τὸ κλεινὸν ὄμμα τῆς σωτηρίας
λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.
σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ 'κβάντας τύχης,
καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.
ΟΡ. *καλῶς ἔλεξας· τῇ τύχῃ δ' οἶμαι μέλειν*
τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ᾖ,
σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.
ΙΦ. *οὐδέν μ' ἐπίσχῃ γ' οὐδ' ἀποστήσῃ λόγου*

---

886 *ἄρα*] *ἀνὰ* Markland 887 *δι' ὁδοὺς*] Reiske, *διόδους* *LP* 890 *κέλευθα* *L*, *θα* erasit et super *ευ* scr. *l* 891 *ναΐοισιν*] Seidler, *ναίοισι* *LP* 892 *τάλενα τάλαινα* *P*, corr. *p* 895 *ἄρ'*] Markland, *ἂν* *LP* | *τάλαν*] Badham, *τάδ' ἂν* *LP* 895 sqq. fort. *τίς ἆρ' οὖν, τάλαιν', ἢ θεὸς ἢ βροτῶν ἀπόρων πόρον κτἑ.* (deletis verbis *τάλαινα τάλαινα* 892) 897 *πόρον εὔπορον* vel *ἀπόρων πόρον* Hermann 898 post *ἀτρείδαιν* rasura quinque fere literarum, *φανεῖ* versui sequenti addidit *l*, om. *P* 901 *κοὐ*] L. Dindorf, *καὶ* *LP* 902 *ΠΥ.* om. *LP*, addidit Heath 905 *ὄμμα* apogr. Paris., *ὄνομα* *LP* 906 *βησόμεθα* *P*, *βησόμεσθα* *p* 908 fort. *καιρόν τ' ἀφέντας* (quod etiam Maehly proposuit) *ἡδονῆς ἀπαμπλακεῖν* 909 *μέλ*ειν* (fuerat *μέλλειν*) *LP* 910 *σὺν* *LP*, *ξὺν* *l* *τις*] *ς* erasum in *P* 912 *ἀποστήσει* *P* *οὐ δεῖ μ' ἐπισχεῖν οὐδ' ἀποστῆσαι* Kvičala (*οὐδ' ἀποστήσεις* Weil, malim

πρῶτον πυθέσθαι τίνα ποτ' Ἠλέκτρα πότμον
εἴληχε βιότου· φίλα γὰρ ἔσται πάντ' ἐμοί.
ΟΡ. τῷδε ξυνοικεῖ βίον ἔχουσ' εὐδαίμονα.
ΙΦ. οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;
ΟΡ. Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ.
ΙΦ. ὅδ' ἐστί γ' Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;
ΟΡ. ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.
ΙΦ. οὐκ ἦν τόθ' οὗτος ὅτε πατὴρ ἔκτεινέ με.
ΟΡ. οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.
ΙΦ. χαῖρ' ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.
ΟΡ. κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.
ΙΦ. τὰ δεινὰ δ' ἔργα πῶς ἔτλης μητρὸς πέρι;
ΟΡ. σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῷ.
ΙΦ. ἡ δ' αἰτία τίς ἀνθ' ὅτου κτείνει πόσιν;
ΟΡ. ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν.
ΙΦ. σιγῶ· τὸ δ' Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;
ΟΡ. Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας.
ΙΦ. οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους;
ΟΡ. οὔκ, ἀλλ' Ἐρινύων δεῖμά μ' ἐκβάλλει χθονός.
ΙΦ. ταῦτ' ἆρ' ἐπ' ἀκταῖς κἀνθάδ' ἠγγέλθης μανείς;
ΟΡ. ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.
ΙΦ. ἔγνωκα, μητρός σ' οὕνεκ' ἠλάστρουν θεαί.
ΟΡ. ὥσθ' αἱματηρὰ στόμι' ἐπεμβαλεῖν ἐμοί.
ΙΦ. τί γάρ ποτ' ἐς γῆν τήνδ' ἐπόρθμευσας πόδα;
ΟΡ. Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.
ΙΦ. τί χρῆμα δρᾶσαι; ῥητὸν ἢ σιγώμενον;
ΟΡ. λέγοιμ' ἄν· ἀρχαὶ δ' αἵδε μοι πολλῶν πόνων.

μηδ' ἀποστήσῃς), οὐδέν μ', ἐπίσχες, τοῦδ' ἀποστήσει Enger, οὐδέν μ', ἐπίστω, τοῦδ' ἀποστήσει Gloël 913 πυθέσθαι *L*, τι θέσθαι *P* 914 fort. φίλα δὲ τἀμὰ πάντ' 918 θυγατρός] παιδός Elmsley 918—939 lineolae praefixae in *P* 928 τὸ δ'] τί δ'; Orelli 930 οὔ που *LP*, που in πω mut. *l*, ἦπου *p* et in marg. *l* | ὕβρισε *LP*, ὕβρισεν *lp* 931 ἐριννύων *P*, Ἐρινῦν Dindorf 932 ἄρ' *LP*, ἆρ' *l* | ἠγγέλθης] Porsono auctore Elmsley, ἠγγέλης *LP* 932 sq. post 935 collocat Monk 934 σ' om. *LP*, add. Markland | εἵνεκ' scribendum, nisi potius κύνες pro θεαί poni debet. Cfr. El. 1342, Aesch. Cho. 923, 1052. 935 ὥστ' *P*, ὥσθ *p* | αἱματηρὰ στόμιά γ' ἐμβαλεῖν Elmsley, fort. αἱματηρὸν πνεῦμ' ἐπεμβάλλειν (cfr. Aesch. Eum. 137) 937 κελευθεὶς *P*, κελευσθεὶς *p* 938 δρᾶσαι] Elmsley, δράσειν *LP*

ἐπεὶ τὰ μητρὸς ταῦθ' ἃ σιγῶμεν κακὰ
ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων
ἠλαυνόμεσθα φυγάδες ἐμμανῆ πόδα,
ἔστ' εἰς Ἀθήνας δή μ' ἔπεμψε Λοξίας,
δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ
Ζεὺς εἵσατ' ἔκ του δὴ χερῶν μιάσματος.
ἐλθὼν δ' ἐκεῖσε, πρῶτα μέν μ' οὐδεὶς ξένων
ἑκὼν ἐδέξαθ', ὡς θεοῖς στυγούμενον·
οἳ δ' ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι
παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει,
σιγῇ δ' ἐτεκτήναντ' ἀπόφθεγκτόν μ', ὅπως
δαιτὸς γενοίμην πώματός τ' αὐτῶν δίχα,
ἐς δ' ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου
μέτρημα πληρώσαντες εἶχον ἡδονήν.
κἀγὼ 'ξελέγξαι μὲν ξένους οὐκ ἠξίουν,
ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι,
μεταστενάζων, οὕνεκ' ἢ μητρὸς φονεύς.
κλύω δ' Ἀθηναίοισι τἀμὰ δυστυχῆ
τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,
χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.
ὡς δ' εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην
ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,
τὸ δ' ἄλλο πρέσβειρ' ἥπερ ἦν Ἐρινύων.
εἰπὼν δ' ἀκούσας θ' αἵματος μητρὸς πέρι,
Φοῖβός μ' ἔσωσε μαρτυρῶν, ἴσας δέ μοι
ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ·
νικῶν δ' ἀπῆρα φόνια πειρατήρια.

941 *ἐριννύων* *LP* 942 *ἠλαυνόμεθα* *L*, *σ* add. *L* vel *l* | *ἐμμανῆ*] Weil, *ἔνθεν μοι* *LP*. Cfr. El. 1253 943 *ἔστ' εἰς . . δή μ'*] Weil, *εἰς τὰς . . δή γ'* *LP* 945 *ἔστι* *L*, *ἔστιν* *lP* 947 *ἐλθὼν* *LP*, *όντα* super *ὼν* scr. in *L* m. recentissima, quae eadem in marg. scr. *ὅρα* | *μ'* om. *LP*, add. Barnes 950 *στέγει*] Aldina, *τέγει* *L* et *τέ* in ras. scripto *P* 951 sq. post 954 collocat F. G. Schoene 951 *ἐτεκτήναντ'* *L*, *ἐτεκτήνατ'* *P* | fort. *ἀπόφθογγον* 952 *αὐτῶν*] Scaliger, *αὐτοῦ* *LP*

955 *κἀγὼ 'ξελέγξαι*] Markland, *κἀγώγ' ἐξελέγξαι* *LP* 957 *μεταστενάζων*] scripsi, *μέγα στενάζων* *LP* | *ἢ*] Elmsley, *ἦν* *LP* 962 *ἔστην*] Elmsley, *τ' ἔστην* *LP* | **άτερον* *P*, *θάτερον* *p* 963 *ἐριννύων* *LP* 964 *δ'* om. *LP*, add. Elmsley 966 *διηρίθμησε* *L*, *διηρίθμιζε* *P*, unde *διερρύθμιζε* Seidler

ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ,
ψῆφον παρ᾽ αὐτὴν ἱερὸν ὡρίσαντ᾽ ἔχειν·
ὅσαι δ᾽ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ,
δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ᾽ ἀεί,
ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον,
καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,
ἐπώμοσ᾽ αὐτοῦ βίον ἀπορρήξειν θανών,
εἰ μή με σώσει Φοῖβος, ὅς μ᾽ ἀπώλεσεν.
ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν
Φοῖβός μ᾽ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν
ἄγαλμ᾽ Ἀθηνῶν τ᾽ ἐγκαθιδρῦσαι χθονί.
ἀλλ᾽ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν,
σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας,
μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει
στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.
ἀλλ᾽, ὦ φιληθεῖσ᾽, ὦ κασίγνητον κάρα,
σῶσον πατρῷον οἶκον, ἔκσωσον δ᾽ ἐμέ·
ὡς τἄμ᾽ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν,
οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας.

ΧΟ. δεινή τις ὀργὴ δαιμόνων ἐπιζαρεῖ
τὸ Ταντάλειον σπέρμα διὰ πόνων τ᾽ ἄγει.

ΙΦ. τὸ μὲν πρόθυμον, πρίν σε δεῦρ᾽ ἐλθεῖν, ἔχω
Ἄργει γενέσθαι καὶ σέ, σύγγον᾽, εἰσιδεῖν,
θέλω δ᾽ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων
νοσοῦντά τ᾽ οἶκον, οὐχὶ τῷ κτανόντι με
θυμουμένη, πατρῷον ὀρθῶσαι πάλιν·
σφαγῆς τε γὰρ σῆς χεῖρ᾽ ἀπαλλάξαιμεν ἂν

968 *πεισθεῖσαι*, *ει* post *π* ex alia litera corr., *L* 970 *ἐριννύων* *LP* 971 *ἀϊδρύτοισιν* L. Dindorf 974 *ἐπώμοσ᾽* *L*, sed sic scr. ut *ἐπώμωσ᾽* legi possit, *ἐπώμωσ᾽* *P*, *ἐπώμοσ᾽* *p* | *βίον . . θανών*] *πνεῦμ᾽ . . βίου* (cfr. Or. 864, Tro. 756, Aesch. Pers. 510) F. Gu. Schmidt 976 *λακὼν*] Scaliger, *λαβὼν* *LP* 977 *διοπετὲς* in *διϊπετὲς* corrigere voluisse videtur *l* 978 *ἐγκαθιδρύσαι* *LP* 979 *ὥρισε* *LP*, *ὥρισεν* *l* 980 *ἢν*] Seidler, *ἂν* *LP* 982 *μυκήναις* *L*, sed *υ* in ras. scr. *l*, *μυκήναι* *P*, *ς* add. *p* 983 *φίλεῖσ᾽* *ει* ex *η* correcto *P* 984 *δ᾽ ἐμέ*] Seidler, *δέ με* *LP* 986 *ληψόμεθα* *LP*, *ληψόμεσθα* *p* 987 *ἐπιζαρεῖ*] Herwerden, *ἐπέζεσε* *LP* 988 *ἄγει*] Canter, *ἀεί* *LP* 990 *ἐσιδεῖν* *LP*, *εἰσιδεῖν* *p*. Versum delet Nauck 991 *σέ . . πόνων*] Canter, *σοι* (*σοί* *P*) . . *πόνον* *LP* (*πόνων* in apogr.) | *κτανόντι*] Heath, *κτανοῦντι* *LP* 993 *πάλιν*] Markland, *θέλω* *LP*. Post 993 nonnulla excidisse videntur

σώσαιμί τ' οἴκους. τὴν θεὸν δ' ὅπως λάθω
δέδοικα καὶ τύραννον, ἡνίκ' ἂν κενὰς
κρηπῖδας εὕρῃ λαΐνας ἀγάλματος.
πῶς δ' οὐ θανοῦμαι; τίς δ' ἔνεστί μοι λόγος;
ἀλλ', εἰ μὲν ἕν τι τοῦθ' ὁμοῦ γενήσεται,
ἄγαλμά τ' οἴσεις κἄμ' ἐπ' εὐπρύμνου νεὼς
ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν·
τούτου δὲ χωρισθεῖσ' ἐγὼ μὲν ὄλλυμαι,
σὺ δ' ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.
οὐ μήν τι φεύγω γ' οὐδέ μ' εἰ θανεῖν χρεὼν
σῶσαι τά σ'· οὐ γὰρ ἀλλ' ἀνὴρ μὲν ἐκ δόμων
θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ.

ΟΡ. οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς·
ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶ
καὶ ζῆν θέλοιμ' ἂν καὶ θανὼν λαχεῖν ἴσον.
ἄξω δέ σ', ἤνπερ καὐτὸς ἐνταυθοῖ πέσω,
πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα.
γνώμης δ' ἄκουσον· εἰ πρόσαντες ἦν τόδε
Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισε
κομίσαι μ' ἄγαλμα θεᾶς πόλισμα Παλλάδος

— — — — — — — — —

καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ
συνθεὶς τάδ' εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.

ΙΦ. πῶς οὖν γένοιτ' ἂν ὥστε μήθ' ἡμᾶς θανεῖν,
λαβεῖν θ' ἃ βουλόμεσθα; τῇδε γὰρ νοσεῖ
νόστος πρὸς οἴκους· ἥδε βούλευσις πάρα.

ΟΡ. ἆρ' ἂν τύραννον διολέσαι δυναίμεθ' ἄν;

ΙΦ. δεινὸν τόδ' εἶπας, ξενοφονεῖν ἐπήλυδας.

---

995 τ'] Markland, δ' *LP* 996 δέδοικα] fort. οὐκ οἶδα 997 κρηπίδας *P*, κρηπῖδας *p* 998 πῶς οὐ Badham 999 ἕν τι τοῦθ'] fort. ἔσθ' ᾗ ταῦθ' (ταῦθ' iam Markland) 1000 ἀγάλματ' οἴσεις *P* 1001 γίνεται *P* 1002 τούτω δὲ χωρισθέντ' Weil 1005 σῶσαι τά σ'] Kirchhoff (σῶσαι iam Hartung), σώσασα σ' *LP* 1006 γυναικῶν (ων compendio scr.) *L*, γυναικὸς *P* 1009 ζῶν Musgrave 1010 sq. delet Dindorf 1010 ἄξω δέ σ'] Canter, ἥξω δέ γ' *LP* | ἐνταυθοῖ πέσω] fort. ἐκσωθῶ χθονός 1011 εἴ σου *LP*, ἢ super εἴ scr. *L* | κατθανὼν ατ in ras. scr. *L* 1014 πόλισμα] Elmsley, πόλισμ' εἰς *LP*. Post 1014 lacunam esse monuit Kirchhoff 1017 θανεῖν *L*, κτανεῖν *P* 1018 λαβεῖν *L*, λαθεῖν *P* | νοσεῖ] Markland, νόει *LP* 1019 ἥδε βούλευσις] Markland, ἡ δὲ βούλησις *LP* 1020 ἆρ' οὖν Markland

ΟΡ. ἀλλ', εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον.
ΙΦ. οὐκ ἂν δύναιο, τὸ δὲ πρόθυμον ᾔνεσα.
ΟΡ. τί δ', εἴ με ναῷ τῷδε κρύψειας λάθρᾳ;
[ΙΦ. ὡς δὴ σκότος λαβόντες ἐκσωθεῖμεν ἄν;
ΟΡ. κλεπτῶν γὰρ ἡ νύξ, τῆς δ' ἀληθείας τὸ φῶς.]
ΙΦ. εἴσ' ἔνδον ἱεροφύλακες, οὓς οὐ λήσομεν.
ΟΡ. οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν;
ΙΦ. ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι.
ΟΡ. ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω.
ΙΦ. ταῖς σαῖσι μανίαις χρήσομαι σοφίσμασι.
ΟΡ. δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.
ΙΦ. φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν.
ΟΡ. χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς.
ΙΦ. ὡς οὐ θέμις σε λέξομεν θύειν θεᾷ,
ΟΡ. τίν' αἰτίαν ἔχονθ'; ὑποπτεύω τι γάρ.
ΙΦ. οὐ καθαρὸν ὄντα, τὸ δ' ὅσιον δώσω φόβῳ.
ΟΡ. τί δῆτα μᾶλλον θεᾶς ἄγαλμ' ἁλίσκεται;
ΙΦ. πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι,
ΟΡ. ἔτ' ἐν δόμοισι βρέτας, ἐφ' οὐκπεπλεύκαμεν.
ΙΦ. κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ.
ΟΡ. ποῖ δῆτα; πόντου νοτερὸν εἶπας ἔκβολον;
ΙΦ. οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν.
ΟΡ. σὺ δ' ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας;
ΙΦ. ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστ' ἐμοὶ μόνῃ.
ΟΡ. Πυλάδης δ' ὅδ' ἡμῖν ποῦ τετάξεται χοροῦ;
ΙΦ. ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμ' ἔχων.

1022—51 lineolae praefixae in *P* 1022 εἴ σε *P* 1023 δύναιο] scripsi, δυναίμην *LP* 1024 λάθρα *LP* 1025 sq. delevit Markland 1025 ἐκσωθεῖμεν] Brodeau, ἔξω θεῖμεν *LP* 1027 ἱεροφύλακες] Markland, ἱεροὶ φύλακες *LP* 1028 διεφθάρμεσθα *L* (sic scr. ut prius θ facile effugiat), διεφάρμεσθα *P* 1030 sq. suspecti 1031 σαῖσι μανίαις] Kirchhoff, σαῖς ἀνίαις *LP* 1032 γὰρ] μὲν Stob. fl. 73, 26 1035 σε] Reiske, γε *LP* 1036 ἔχονθ'] Reiske, ἔχουσ' *LP* 1037 τόδ' *P* 1040 ἔτ' *L*, ἔστ' *P* | οὐκπεπλεύκαμεν] Herwerden, ᾧ πεπλεύκαμεν *LP* 1041 θιγόντος *L*, θίγοντος *l* | ἐρῶ *LP*, ἐρᾷ *p*, χεροῖν F. Gu. Schmidt (malim χερί) 1042 fort. ποῦ (ποῦ iam Elmsley) δῆτα πόντου νίπτρον; ἢ παρ' ἔκβολον; 1044 σὺ δ' ἤ] Jacobs, σοὶ δὴ *LP* | τίς *P* 1045 θίγεῖν *L* 1046 χοροῦ] Winckelmann, φόνου *LP*, λόγου Koechly 1047 fort. χερὸς | σοι *P* | ἔχειν Kirchhoff

ΟΡ. λάθρα δ' ἄνακτος ἢ εἰδότος δράσεις τάδε;
ΙΦ. πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε.
ΟΡ. καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα.
ΙΦ. σοὶ δὴ μέλειν χρὴ τἄλλ' ὅπως ἕξει καλῶς.
ΟΡ. ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε.
ἀλλ' ἀντίαζε καὶ λόγους πειστηρίους
εὕρισκ'· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή.
τὰ δ' ἄλλ' ἴσως ἂν πάντα συμβαίη καλῶς.
ΙΦ. ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω,
καὶ τἄμ' ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν
ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας
φίλου τ' ἀδελφοῦ φιλτάτου τε συννόμου.
καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδ' ἀρχέτω·
γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος
σῴζειν τε κοινὰ πράγματ' ἀσφαλέσταται.
σιγήσαθ' ἡμῖν καὶ συνεκπονήσατε
φυγάς. καλόν τοι γλῶσσ' ὅτῳ πιστὴ παρῇ.
ὁρᾶτε δ' ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους,
ἢ γῆς πατρῴας νόστος ἢ θανεῖν ἔχει.
σωθεῖσα δ', ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης,
σώσω σ' ἐς Ἑλλάδ'. ἀλλὰ πρός σε δεξιᾶς
σὲ καὶ σ' ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος
γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων
[μητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ].
τί φατέ; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλει,
φθέγξασθε, ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγους
ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας.
ΧΟ. θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον·

1048 λάθρα *LP*. Post 1049 versum Orestis excidisse ratus 1050 post 1051 collocat et 1052 Iphigeniae tribuit Koechly 1051 μέλλειν ras. mut in μέλειν *LP* 1055 ἂν πάντα] Markland, ἅπαντα *LP* 1056 εἰς] Hermann, ὡς *LP* 1059 delet Paley | συννόμου] scripsi, συγγόνου *LP*, φιλτάτης τε συγγόνου Bothe (vers. germ. V. 1803 p. 214) 1061 ἀλλήλων *P* 1064 τοι *L*, τι *P* | πιστὴ] Bothe, πίστις *LP* | πάρα Hermann 1066 νόστος] Heath, νόστον *LP* | ἔχει] μένει F. Polle 1068 πρὸς σὲ *P* 1069 σὲ καὶ σ' | ἱκέτις Elmsley 1070 γονάτων] fort. γονέων 1071 delevit Dindorf | τε om. *L*, superscr. *l* 1072 θέλειν Musgrave 1073 φθέγξασθε δῆτα Nauck 1074 καὶ] χὠ Markland

ὡς ἔκ γ' ἐμοῦ σοι πάντα σιγηθήσεται·
ἴστω μέγας Ζεύς· ὧν ἐπισκήπτεις πέρι.
ΙΦ. ὄναισθε μύθων καὶ γένοισθ' εὐδαίμονες.
σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους·
ὡς αὐτίχ' ἥξει τῆσδε κοίρανος χθονός,
θυσίαν ἐλέγξων εἰ κατείργασται ξένων.
ὦ πότνι', ἥπερ μ' Αὐλίδος κατὰ πτυχὰς
δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός,
σῶσόν με καὶ νῦν τούσδε τ'· ἢ τὸ Λοξίου
οὐκέτι βροτοῖσι διὰ σ' ἐτήτυμον στόμα.
ἀλλ' εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς
ἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδ' οὐ πρέπει
ναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα.

ΧΟ. ὄρνις, ἃ παρὰ πετρίνας stroph.
πόντου δειράδας, ἀλκυών,
ἔλεγον οἰκτρὸν ἀείδεις,
εὐξύνετον ξυνετοῖσι βοάν,
ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς,
ἐγώ σοι παραβάλλομαι
θρήνους, ἄπτερος ὄρνις,
ποθοῦσ' Ἑλλάνων ἀγόρους,
ποθοῦσ' Ἄρτεμιν λοχίαν,
ἃ παρὰ Κύνθιον ὄχθον οἰκεῖ
φοίνικά θ' ἁβροκόμαν
δάφναν τ' εὐερνέα καὶ
γλαυκᾶς θαλλὸν ἱρὸν ἐλαίας,
Λατοῦς ὠδῖνι φίλον,

1077 ὧν μ' Lenting 1078 ΙΦ. om. *P*, versui 1079 praefixit *p* | ὄν**θ* *P*, ὄναισθε *p* 1080 κοίρανος *L*, τύραννος *P* 1081 ἐλέγξων] Markland, ἐλέγχων *LP* 1082 πτύχας *LP*, corr. Elmsley 1083 ἐκ χερὸς παιδοκτόνου Bothe 1085 σὲ *L*, σ* *P*, σ' *p* 1088 παρὼν *P* 1090 ἀλκυὼν *LP* 1091 οἰκτρὸν] Barnes, οἶτον *LP* 1092 ἀξύνετον mut. in εὐξύνετον *L*, εὐξύνετον *P* | ξυνετοῖς *LP*, ξυνετοῖσι *l* | βοᾶν *P*, βοὰν *p* 1097 λοχίαν] Musgrave, λοχείαν *LP* (in *L* ει ex ι correctum videtur) 1098 super κύνθιον glossam δήλιον scr. *L* 1101 θαλλὸν] θάλλον ed. Brubachiana, θάλλος *L*, θάλος *P* | ἱερὸν *LP*, ἱρὸν *l* 1102 ὠδῖνι] Aem. Portus, ὠδῖνα *LP* | φίλον] vel φίλας Markland, φίλαν *LP*

λίμναν θ' εἱλίσσουσαν ὕδωρ
κύκλιον, ἔνθα κύκνος μελῳ-
δὸς Μούσας θεραπεύει.

ὦ πολλαὶ δακρύων λιβάδες, antistr.
αἳ παρηίδας εἰς ἐμὰς
ἔπεσον, ἁνίκα πύργων
ὀλλυμένων ἐπὶ ναυσὶν ἔβαν
πολεμίων ἐρετμοῖσι καὶ λόγχαις.
ζαχρύσου δὲ δι' ἐμπολᾶς
νόστον βάρβαρον ἦλθον,
ἔνθα τᾶς ἐλαφοκτόνου
θεᾶς ἀμφίπολον κόραν
παῖδ' Ἀγαμεμνονίαν λατρεύω
βωμούς τ' οὐ μηλοθύτας,
ζηλοῦσα τὸν διὰ παν-
τὸς δυσδαίμον'· ἐν γὰρ ἀνάγκαις
οὐ κάμνει σύντροφος ὤν
μεταβάλλει δυσδαιμονίᾳ·
τὸ δὲ μετ' εὐτυχίαν κακοῦ-
σθαι θνατοῖς βαρὺς αἰών.

καὶ σὲ μέν, πότνι', Ἀργεία stroph.
πεντηκόντορος οἶκον ἄξει·
συρίζων δ' ὁ κηροδέτας
κάλαμος οὐρείου Πανὸς
κώπαις ἐπιθωΰξει,

1104 *κύκλιον*] Seidler, *κύκνειον LP* 1105 *μούσα P* 1106 sqq. fort. *ὦ πολλὰ . . λιβὰς ἃ . . ἔπεσεν* 1107 *ἐσ 'μὰς Lp*, *ἐσμᾶς P*, *εἰς ἐμὰς l* 1109 *ὀλλυμένων*] Erfurdt, *ὀλομένων LP*, *οὐλομένων l* | *ἐπὶ*] Elmsley, *ἐν LP*, *ἐνὶ l* 1111 fort. *ζαπλούτου* (cfr. Androm. 1282, ubi Stob. *ζαχρύσους* exhibet pro *ζαπλούτους*) 1112 *νόστον*] *νᾶσον* Bothe (*νῆσον* iam Barnes) 1114 *κόραν LP*, *κούραν l* 1115 *ἀγαμεμνονείαν l* 1116 *τ' οὐ*] Musgrave, *τοὺς LP*, *τε l* | *μηλοθύτους* Nauck | *θ' Ἑλλανοθύτας* Kayser 1117 *ζηλοῦσα τὸν*] Greverus, *ζηλοῦσ'* (*ζητοῦσ' P*) *ἄταν LP* 1119 *κάμνει* lib. rec. et Milton, *κάμνεις LP* 1120 *μεταβάλλει δυσδαιμονία LP*, *τᾷ πάλαι δυσδαιμονίᾳ* Badham, fort. *ἐξ ἀρχᾶς δυσδαιμονίᾳ* 1121 *δὲ P* et cum *l γὰρ* in ras. scripserit, etiam *L* | *εὐτυχίαν*] Scaliger, *εὐτυχίας LP* | super *κακοῦσθαι* scr. *ἁμαρτάνειν p*
1125 *συρίζω P*, *ν* super *ω* scr. *p* | *δ'*] *θ'* Elmsley | *κηρόδετος* Blaydes 1126 *οὐρείου Πανὸς κάλαμος* Hartung

ὁ Φοῖβός θ᾽ ὁ μάντις ἔχων
κέλαδον ἑπτατόνου λύρας
ἀείδων πέμψει λιπαρὰν
εὖ σ᾽ Ἀθηναίων ἐπὶ γᾶν.
ἐμὲ δ᾽ αὐτοῦ λιποῦ-
σα βήσῃ ῥοθίοις πλάταις·
ἀέρι δ᾽ ἱστία πρότονοι κατὰ
πρῷραν ὑπὲρ στόλον ἐκπετάσουσι πόδες
ναὸς ὠκυπόμπου.

λαμπρὸν ἱππόδρομον βαίην, antistr.
ἔνθ᾽ εὐάλιον ἔρχεται πῦρ·
οἰκείων δ᾽ ὑπὲρ θαλάμων
πτέρυγας ἐν νώτοις ἁμοῖς
λήξαιμι θοάζουσα·
χοροὺς δ᾽ ἱσταίην, ὅθι καὶ
παρθένος εὐδοκίμων γάμων
παρὰ πόδ᾽ εἱλίσσουσα φίλας
ματρὸς ἡλίκων θιάσους,
ἐς ἁμίλλας χαρίτων,
χλιδᾶς ἁβροπλούτοιο
εἰς ἔριν ὀρνυμένα, πολυποίκιλα φάρεα
καὶ πλοκάμους περιβαλλομένα γένυσιν
. . . ἐσκίαζον.

ΘΟΑΣ.

ποῦ ᾽σθ᾽ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ
Ἑλληνίς; ἤδη τοῖν ξένοιν κατήρξατο,

1129 κέλαδον L, λ super λ scr. l 1130 πέμψει] Paley, ἄξει LP 1131 εὖ σ᾽] Bothe, ἐς LP, εἰς l 1132 sq. fort. ἐμὲ δ᾽ αὐτοῦ ῥοθίοις βήσῃ λιποῦσα πλάτας (πλατᾶν Weil) 1134 πρότονος P. Fort. ἱστί᾽ ἐρειδόμεν᾽ ἐς πρότονον. Cfr. Hec. 111 1135 πρώραν L, πρῴραν P, πρῷραν p | στόλων ἐκπετάσουσιν P | πόδες] Seidler, πόδα LP 1138 λαμπροὺς ἱπποδρόμους LP, λαμπρὸν ἱππόδρομον l 1141 ἐν νώτοις ἁμοῖς πτέρυγας Fritzsche 1143 χοροὺς δ᾽ ἱσταίην] Badham, χοροῖς δὲ σταίην LP 1144 παρθένος] πάροχος Nauck 1146 ματέρος LP, ματρὸς l 1148 χλιδᾶς] Markland, χαίτας LP | ἁβροπλούτοιο χαίτας l (literis β α superscriptis), fort. recte 1149 sq. εἰς LP, ἐς l | literas μένα vocabuli ὀρνυμένα et φάρεα καὶ πλοκά in ras. scr. l 1152 ante ἐσκίαζον aliquid excidisse monuit Nauck 1153 ἔσθ L, ᾽σθ᾽ lP 1154 ἤδη] Reiske, ἢ δὴ LP | τοῖν ξένοιν] Elmsley, τῶν ξένων LP

ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί;
ΧΟ. ἥδ' ἐστίν, ἥ σοι πάντ', ἄναξ, ἐρεῖ σαφῶς.
ΘΟ. ἔα·
τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων,
Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμ' ἐν ὠλέναις;

ΙΦΙΓΕΝΕΙΑ.

ἄναξ, ἔχ' αὐτοῦ πόδα σὸν ἐν παραστάσι.
ΘΟ. τί δ' ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις;
ΙΦ. ἀπέπτυσ'· ὁσίᾳ γὰρ δίδωμ' ἔπος τόδε.
ΘΟ. τί φροιμιάζῃ νεοχμόν; ἐξαύδα σαφῶς.
ΙΦ. οὐ καθαρά μοι τὰ θύματ' ἠγρεύσασθ', ἄναξ.
ΘΟ. τί τοὐκδιδάξαν τοῦτό σ'; ἢ δόξαν λέγεις;
ΙΦ. βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη.
ΘΟ. αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός;
ΙΦ. αὐτόματον· ὄψιν δ' ὀμμάτων ξυνήρμοσεν.
ΘΟ. ἡ δ' αἰτία τίς; ἢ τὸ τοῖν ξένοιν μύσος;
ΙΦ. ἥδ', οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον.
ΘΟ. ἀλλ' ἦ τιν' ἔκανον βαρβάρων ἀκτῆς ἔπι;
ΙΦ. οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι.
ΘΟ. τίν'; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν.
ΙΦ. μητέρα κατειργάσαντο κοινωνῷ ξίφει.
ΘΟ. Ἄπολλον, οὐδ' ἐν βαρβάροις ἔτλη τις ἄν.
ΙΦ. πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος.
ΘΟ. ἦ τῶνδ' ἕκατι δῆτ' ἄγαλμ' ἔξω φέρεις;
ΙΦ. σεμνόν γ' ὑπ' αἰθέρ', ὡς μεταστήσω φόνου.
ΘΟ. μίασμα δ' ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ;
ΙΦ. ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.
ΘΟ. σοφήν σ' ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς.
ΙΦ. καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.

1155 ἀδύτοις *P*, sed ις in ras. scr. *p*, ἀδύτοις τ' Bothe, sed fort. rectius ἁγνοῖς ἢ 'μαλάπτονται Bergk 1158 παῖ∗ *P* 1159 παραστάσιν *l*, παραστάσει *P* 1162—1221 lineolis personarum vices notat *L*

1162 φροιμιάζει *P*, φροιμιάζῃ *p* 1163 θύμαθ' *P* | ἠγρεύσασθ' *L*, ἠγρεύσαθ' *P*, ἠγρεύσατ' *p* 1168 ἢ *LP*, ἦ *l* | τοῖν ξένοιν] scripsi, τῶν (τὸν *P*) ξένων *LP* | μῦσος *P*, μύσος *p* 1169 ἥδ'] fort. τόδ' 1170 ἢ *Lp*, εἴ *P* 1172 εἰς in ras. scr. *P* vel *p* 1173 κατειργάσατο *LP*, ν add. *l* | κονωνῷ *P*, κοινωνῷ *p*, κοινουργῷ E. Bruhn 1174 ἔτλη] Gaisford, τόδ' ἔτλη *LP* 1177 φόνου] μύσους Nauck 1181 μὴν] Monk, νῦν *LP* | καθῆσαν *LP*, καθεῖσαν *lp*

ΘΟ. τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι;
ΙΦ. τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν.
ΘΟ. ὡς δή σφε σώσαις ἡδοναῖς ἀγγελμάτων.
ΙΦ. καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν.
ΘΟ. σὺ δ' ἐς τὸ τῆς θεοῦ γ' ἐξένευσας εἰκότως.
ΙΦ. πᾶσάν γε μισοῦσ' Ἑλλάδ', ἥ μ' ἀπώλεσεν.
ΘΟ. τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι;
ΙΦ. τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν.
ΘΟ. οὐκοῦν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν;
ΙΦ. ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω.
ΘΟ. πηγαῖσιν ὑδάτων ἢ θαλασσίᾳ δρόσῳ;
ΙΦ. θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.
ΘΟ. ὁσιώτεροι γοῦν τῇ θεῷ πέσοιεν ἄν.
ΙΦ. καὶ τἀμά γ' οὕτω μᾶλλον ἂν καλῶς ἔχοι.
ΘΟ. οὐκοῦν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων;
ΙΦ. ἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν.
ΘΟ. ἄγ' ἔνθα χρῄζεις· οὐ φιλῶ τἄρρηθ' ὁρᾶν.
ΙΦ. ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας.
ΘΟ. εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος.
ΙΦ. οὐ γάρ ποτ' ἄν νιν ἠράμην βάθρων ἄπο.
ΘΟ. δίκαιος ηὑσέβεια καὶ προμηθία.
ΙΦ. οἶσθά νυν ἅ μοι γενέσθω; ΘΟ. σὸν τὸ σημαίνειν τόδε.
ΙΦ. δεσμὰ τοῖς ξένοισι πρόσθες. ΘΟ. ποῖ δέ σ' ἐκφύγοιεν ἄν;
ΙΦ. πιστὸν Ἑλλὰς οἶδεν οὐδέν. ΘΟ. ἴτ' ἐπὶ δεσμά, πρόσπολοι.
ΙΦ. κἀκκομιζόντων δὲ δεῦρο τοὺς ξένους, ΘΟ. ἔσται τάδε.
ΙΦ. κρᾶτα κρύψαντες πέπλοισιν. ΘΟ. ἡλίου πρόσθεν φλογός.

1182 τῶν] μῶν Badham 1184 σώσῃς Markland 1185 καὶ post ζῆν om. *P* 1187 ἀπώλεσεν *L*, sed ν add. vel rescr. *l* 1190 οὔκουν Markland 1194 ὁσιώτεροι] Tournier, ὁσιώτερον *LP* 1196 οὔκουν Markland 1198 τ' ἄρρη*θ' (σ erasum) *P* 1201 ποτ' ἄν *L*, ποτ'* (i. e. ποτ' ἄν) *P*, ποτέ *p* | ἠράμην] Musgrave, ἀνηράμην *L*, ἀνηράμην *P* 1202 καὶ] χἡ Markland 1203 personae nota erasa et lineola praefixa in *L* | οἶσθα νῦν *LP* 1206 fort. τόδε 1207 κρᾶτα κρύψαντες] Musgrave, κατακρύψαντες *LP* | πέπλοισιν] fort. πέπλοις σφιν | ante ἡλίου personae notam om. *LP* 1208 lineolam ante σῶν om., ante οἶδ' habet, 1209—11 lineolas recte ponit, 1212 ante μηδέν' om., ante εὖ habet *L*, 1213 in *L* ante καὶ lineola erasa, item ante τοῦτ' lineola erasa et praecedens α in rasuram ampliatum, ad signum autem super v. positum adnotavit in marg. πρόσωπον δεῖ εἶναι ἐνταῦθα *l*

ΙΦ. σῶν τέ μοι σύμπεμπ' ὀπαδῶν. ΘΟ. οἵδ' ὁμαρτήσουσί σοι.
ΙΦ. καὶ πόλει πέμψον τιν' ὅστις σημανεῖ ΘΟ. ποίας τύχας;
ΙΦ. ἐν δόμοις μίμνειν ἅπαντας. ΘΟ. μὴ συναντῷεν φόνῳ;
ΙΦ. μυσαρὰ γὰρ τὰ τοιάδ' ἐστί. ΘΟ. στεῖχε καὶ σήμαινε σύ.
ΙΦ. μηδέν' εἰς ὄψιν πελάζειν. ΘΟ. εὖ γε κηδεύεις πόλιν.
ΙΦ. καὶ φίλων γ' οὓς δεῖ μάλιστα. ΘΟ. τοῦτ' ἔλεξας εἰς ἐμέ.
[ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις.]
ΙΦ. σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῇ θεῷ ΘΟ. τί χρῆμα δρῶ;
ΙΦ. ἅγνισον πυρσῷ μέλαθρον. ΘΟ. καθαρὸν ὡς μόλῃς πάλιν.
ΙΦ. ἡνίκ' ἂν δ' ἔξω περῶσιν οἱ ξένοι, ΘΟ. τί χρή με δρᾶν;
ΙΦ. πέπλον ὀμμάτων προθέσθαι. ΘΟ. μὴ παλαμναῖον λάβω.
ΙΦ. ἢν δ' ἄγαν δοκῶ χρονίζειν, ΘΟ. τοῦδ' ὅρος τίς ἐστί μοι;
ΙΦ. θαυμάσῃς μηδέν. ΘΟ. τὰ τῆς θεοῦ πρᾶσσ' ἐπὶ σχολῆς καλῶς.
ΙΦ. εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι. ΘΟ. συνεύχομαι.
ΙΦ. τούσδ' ἄρ' ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους
καὶ θεᾶς μόσχους νεογνούς τ' ἄρνας, ὡς φόνῳ φόνον
μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τ' ἄλλ' ὅσα
προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια.

1208—13 notam Thoantis pro Iphigenia, notam Iphigeniae pro Thoante habet *P*. Versus inter personas recte distribuit apogr. Paris. et Markland   1208 *σύμπε∗π' P*, *σύμπεμπ' p*   1209 *τίν' P*   1211 *ἐστὶν P*   1211 sq. verba *στεῖχε .. πελάζειν* fort. secludenda. Versus *ΙΦ. μηδέν' εἰς ὄψιν πελάζειν. ΘΟ. στεῖχε καὶ σήμαινε σύ* variatio versus 1210 esse videtur   1213 *οὓς δεῖ*] Badham, *οὐδεὶς LP*   1214 uncinis inclusit Markland, eiecit Dindorf. Fort. primitus ut variatio ad v. 1180 vel 1202 adscriptus erat   1215 *πρὸ ναῶν*] fort. *'πὶ ναῷ*   1216 *πυρσῷ*] Reiske, *χρυσῷ LP* | *μόλῃς P*   1219 lineolas et *ζειν* vocabuli *χρονίζειν* in ras. scr. *l*   1220 *μηδέν L*, *μη∗έν* (i. e. *μηδέν*) *P*, *μηθέν lp* | *πράσσ' L* | *ἐπὶ L* (ita scr. ut facile *ἐπεὶ* legas), *ἐπεὶ P* | *σχολῆς*] Schaefer, *σχολῇ LP*   1222 *δωμάτων L* (ita scr. ut facile *δομάτων* legas), *δομάτων P*   1223 *μόσχους*] scripsi, *κόσμους LP* | *ἄρνας*] Pierson, *ἄρσενας LP*

ἐκποδὼν δ' αὐδῶ πολίταις τοῦδ' ἔχειν μιάσματος,
εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς
ἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται,
φεύγετ', ἐξίστασθε, μή τῳ προσπέσῃ μύσος τόδε.
ὦ Διὸς Λητοῦς τ' ἄνασσα παρθέν', ἢν νίψω φόνον
τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον,
εὐτυχεῖς δ' ἡμεῖς ἐσόμεθα. τἄλλα δ' οὐ λέγουσ', ὅμως
τοῖς τὰ πλείον' εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά.

ΧΟ. *εὔπαις ὁ Λατοῦς γόνος,* stroph.
ὅν ποτε Δηλιάσιν
καρποφόροις γυάλοις
⟨ὤδινε⟩ χρυσοκόμαν
ἐν κιθάρᾳ σοφὸν ᾇ τ' ἐπὶ τόξων
εὐστοχίᾳ γάνυται, φέρε δ' ἶνιν
ἀπὸ δειράδος εἰναλίας
λοχεῖα κλεινὰ λιποῦσ'
ἀστάκτων μάτειρ' ὑδάτων
τὰν βακχεύουσαν Διονύσῳ
Παρνάσιον κορυφάν,
ὅθι ποικιλόνωτος οἰνωπὸς δράκων
σκιερᾷ κατάχαλκος εὐφύλλῳ δάφνᾳ,
γᾶς πελώριον τέρας, ἄμφεπε
μαντεῖον Χθόνιον.
ἔτι μιν ἔτι βρέφος, ἔτι φίλας

1227 *ἁγνεύει P, ἀγνεύει p* 1229 *μῦσος LP, μύσος l* 1231 fort. *τοῖνδε* 1232 *ἐσόμεθα LP, ἐσόμεσθα l* 1233 *εἰδόσιν*] Schaefer, *εἰδόσι LP* | *θεᾶ LP, θεά l* 1234—58 = 1259—83 esse monuit Tyrwhitt 1235 *ὃν*] *τὸν* Hermann | *Δηλιάσιν*] Burges, *δηλιάς ἐν* (*ν* ex *γ* ut vid. corr. *l*) *L*, *δηλίας ἐν P* 1236 *κουροτρόφοις* Jacobs 1237 *ὤδινε* supplevit Mekler (*ἔτικτε* Kirchhoff, *τεκοῦσα* cum Marklando Paley 1239 *φέρεν ἶνιν* scribens, *τίκτουσα* Schoene) | *χρυσοκόμαν φοῖβον LP, Φοῖβον* delevit Musgrave 1238 *ἐν κιθάρᾳ L, ἐκιθάρα P* | *ᾇ*] Weil, *ἃ LP* | *τόξων LP, ω* in *ο* corrigere voluisse vid. *l* 1239 *γάνυται*] Barnes, *γάννυται LP* (in *P* prius *α* ex *ε* vel *ι* corr. vid. *p*) | *φέρε δ' ἶνιν*] Kirchhoff (*φέρεν ἶνεν* iam Burges), *φέρει νιν LP* 1240 *ἐναλίας LP, εἰναλίας l* 1241 sq. *λιποῦσα L, λιποῦσ' l* 1242 *μάτειρ'*] (vel *μάστειρ'*) scripsi, *μάτηρ LP* 1243 *βακχεύ∗ουσαν δ∗ονύσῳ P*, corr. *p* 1245 *δράκων LP*, in *δράκον* ras. mutavit *l* 1246 *εὐφύλλω L, εὐφύλλων P* 1247 *ἄμφεπε*] Seidler, *ἀμφέπει LP* 1249 *ἔτι μιν*] *σὺ δέ νιν* Nauck (*νιν* iam Seidler)

ἐπὶ ματέρος ἀγκάλαισι θρῴσκων
ἔκανες, ὦ Φοῖβε, μαν-
τείων δ' ἐπέβας ζαθέων,
τρίποδί τ' ἐν χρυσέῳ
θάσσεις, ἐν ἀψευδεῖ θρόνῳ
μαντείας βροτοῖς
θεσφάτων νέμων
ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων
γείτων, μέσον γᾶς ἔχων μέλαθρον.

Θέμιν δ' ἐπεὶ γᾶς ἰὼν antistr.
παῖδ' ἀπενάσσατο . .
. . . ἀπὸ ζαθέων
χρηστηρίων, νύχια
χθὼν ἐτεκνώσατο φάσματ' ὀνείρων,
οἳ πολέσιν μερόπων τά τε πρῶτα
τά τ' ἔπειθ' ὅσ' ἔμελλε τυχεῖν
ὕπνου κατὰ δνοφερὰς
γᾶς εὐνὰς ἔφραζον· Γαῖα δὲ
μαντεῖον ἀφείλετο τιμὰν
Φοῖβον φθόνῳ θυγατρός·
ταχύπους δ' ἐς Ὄλυμπον ὁρμαθεὶς ἄναξ
χέρα παιδνὸν ἕλιξεν ἐκ Διὸς θρόνων
Πυθίων δόμων Χθονίαν ἀφε-
λεῖν θεᾶς μῆνιν νυχίους τ' ἐνοπάς.

1250 *θρώσκων* *L P* 1253 *ἐχρυσέῳ* *P*, *ἐν χρυσέῳ* *p* 1254 *θρόνῳ* *L*, *χρόνῳ* *P* 1255 *βροτοῖς ἀναφαίνων* *L P*, *ἀναφαίνων* delevit Seidler 1256 *νέμων* Musgrave, *ἐμῶν* *L P* 1257 *ὕπο*] Seidler, *ὕπερ* *L*, *ὑπὲρ* *P* 1258 *ἔχων* *Lp*, *ἔχον* *P* 1259 *ἐπεὶ*] Scaliger, *ἐπὶ* *L P* | *γᾶς ἰὼν*] *Γαΐων* Kvičala (*γάϊον* Nauck) 1260 *ἀπενάσσατο*] Barnes, *ἀπενάσατο* *L P* 1260 sq. *παῖς ἀπένασσεν ὁ Λατῷος ἀπὸ ζαθέων* Nauck 1263 *ἐτεκνώσατο* *L P*, *τεκνώσατο* *l* | *φάσματ' ὁ* *L P*, *φάσματ' ὀνείρων* *l*, *φάσματα* (*ὁ* in *α* mutato et signis '' linea transfixa deletis) *p* 1264 *πολέσι* *L*, *πόλεσιν* *l*, *πόλεσι* *P* | *τά τε πρῶτα*] fort. *ἃ πέπρωτο* 1265 *ἔπειθ'* *lP*, *ἔπει∗* *L* (i. e. *ἔπειτα*) | *ὅσ'*] Burges, *ὅσα τ'* *L P* 1266 *δνοφερὰς*] Musgrave, *δνοφερᾶς* *L P* 1267 *γαῖα δὲ* *P*, *γαῖ* (α supra) ∗∗∗∗∗ *L*, *α* rescr. et *δὲ* in ras. scr. *l*, fort. *ἔφραζον ἀεί* 1268 *μαντεῖον* (τὴν supra) *L*, *μαντεῖον* *P*, *μαντεῖον δ'* Hermann 1271 *παιδνὸν* *L P*, *ψαιδνὸν* *lp* | *ἕλιξεν*] Seidler (et fort. *L* ante ras.), *ἕλι∗∗* *L*, *ἕλιξ'* *lP*, *ἔλεξ'* *p* | *Διὸς*] *Ζηνὸς* Seidler, fort. *Δίων* | *ὄρεξεν ἐς Διὸς* (*Δῖον* Badham) *θρόνον* Jacobs 1273 *μῆνιν νυχίους τ' ἐνοπάς*] *μαντοσύναν* Seidler. Cfr. 1277

γέλασε δ', ὅτι τέκος ἄφαρ ἔβα
πολύχρυσα θέλων λατρεύματα σχεῖν·
ἐπὶ δ' ἔσεισε κόμαν,
παῦσε νυχίους ὀνείρους,
ὑπὸ δ' ἀλαθοσύναν
νυκτωπὸν ἐξεῖλεν βροτῶν,
καὶ τιμὰς πάλιν
θῆκε Λοξίᾳ,
πολυάνορι δ' ἐν ξενόεντι θρόνῳ
θάρση βροτοῖς θεσφάτων ἀοιδαῖς.

ΑΓΓΕΛΟΣ.

ὦ ναοφύλακες βώμιοί τ' ἐπιστάται,
Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς;
καλεῖτ' ἀναπτύξαντες εὐγόμφους πύλας
ἔξω μελάθρων τῶνδε κοίρανον χθονός.

ΧΟ. τί δ' ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν;

ΑΓΓ. βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι
Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων
φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας
λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς.

ΧΟ. ἄπιστον εἶπας μῦθον· ὃν δ' ἰδεῖν θέλεις
ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς.

ΑΓΓ. ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα.

ΧΟ. οὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νιν
ὅπου κυρήσας τούσδ' ἀπαγγελεῖς λόγους.

ΑΓΓ. ὁρᾶτ', ἄπιστον ὡς γυναικεῖον γένος·
μέτεστι χὐμῖν τῶν πεπραγμένων μέρος.

ΧΟ. μαίνῃ; τί δ' ἡμῖν τοῖν ξένοιν δρασμοῦ μέτα;

1276 ἐπὶ] Musgrave, ἐπεὶ *LP* 1276 sq. aut ἐπὶ δὲ σείσας κόμαν παῦσεν (Musgrave) aut ἐπὶ δ' ἔσεισεν (Seidler) κόμαν παύσειν (Nauck) scribendum | νυχίους (vel χθονίας) ἐνοπάς Burges (ex 1273) 1278 ὑπὸ] scripsi, ἀπὸ *LP* | δ' ἀλαθοσύναν] olim Nauck, δὲ λαθοσύναν *LP* 1279 ἐξεῖλεν] Burges, ἐξεῖλε *LP* 1282 sq. fort. δὲ ξενόεντι θρόνῳ θαρσεῖν βροτοὺς 1283 θάρσει mut. in θάρση *L*, θάρση *P* 1284 ἄγγελος] fort. θεράπων praestat. Cfr. 1205 cum 1329 1285 τῆσδε γῆς *LP*, γῆς τῆσδε *l* | ποῦ] ποῖ Elmsley. Versum delet Prinz 1288 κελευθεῖσαν *P*, κελευσθεῖσαν *p* 1299 χὐμῖν] Markland, θ' ὑμῖν *LP* 1299 sq. fort. πεπραγμένων ⟨σαφῶς⟩ . . δρασμοῦ μέρος; 1300 τοῖν ξένοιν] scripsi, τῶν ξένων *LP*

οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος;
ΑΓΓ. οὔ, πρίν γ' ἂν εἴπῃ τοὔπος ἑρμηνεὺς τόδε,
εἴτ' ἔνδον εἴτ' οὐκ ἔνδον ἀρχηγὸς χθονός.
ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω,
καὶ δεσπότῃ σημήναθ' οὕνεκ' ἐν πύλαις
πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν.

ΘΟΑΣ.

τίς ἀμφὶ δῶμα θεᾶς ὅδ' ἵστησιν βοήν,
πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω;
ΑΓΓ. ψευδῶς ἔλεγον αἵδε καί μ' ἀπήλαυνον δόμων,
ὡς ἐκτὸς εἴης· σὺ δὲ κατ' οἶκον ἦσθ' ἄρα.
ΘΟ. τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι;
ΑΓΓ. αὖθις τὰ τῶνδε σημανῶ· τὰ δ' ἐν ποσὶ
παρόντ' ἄκουσον. ἡ νεᾶνις ἣ 'νθάδε
βωμοῖς παρίστατ', Ἰφιγένει', ἔξω χθονὸς
σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς
ἄγαλμ' ἔχουσα· δόλια δ' ἦν καθάρματα.
ΘΟ. πῶς φής; τί πνεῦμα συμφορᾶς κεκτημένη;
ΑΓΓ. σῴζουσ' Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσῃ.
ΘΟ. τὸν ποῖον; ἆρ' ὃν Τυνδαρὶς τίκτει κόρη;
ΑΓΓ. ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο.
ΘΟ. ὢ θαῦμα, πῶς ὄλειξον ὀνομάσας τύχω;
ΑΓΓ. μὴ 'νταῦθα τρέψῃς σὴν φρέν', ἀλλ' ἄκουέ μου·
σαφῶς δ' ἀθρήσας καὶ κλύων ἐκφρόντισον
διωγμὸς ὅστις τοὺς ξένους θηράσεται.
ΘΟ. λέγ'· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρον
φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ.

1301 nuntio, 1302 sq. choro tribuunt *LP*, corr. Heath 1301 *πύλας*] fort. *δόμους* 1302 *εἴπῃ*] Porson, *εἴποι LP*, sed *ο* ex *η* corr. vid. *L* | *τοὖπος LP*, *τοὔπος lp* 1305 *σημήναθ' P*, sed posterius *η* in ras. scr. *p* et ante *θ* eras. *σ* 1306 *φόρτων P*, *φόρτον p* | *ἀγγελῶν* Schaefer 1307 *ὅδ'*] Tournier, *τόδ' LP* | *ἵστησι P* 1309 *ψευδῶς ἔλεγον*] *ἔψευδον* Heimsoeth, *ἔκλεπτον* Ziegler, fort. *ἔφλυον* (de *φλύω* cfr. Athen. 699 C) 1310 *εἴης*] Scaliger, *ἧς LP* 1312 *αὖθις*] Schaefer, *αὖτις LP* 1314 fort. *ἐφίστατ'* 1319 *τὸ ποῖον P* | *κόρα* mut. in *κόρη L*, *κόρη P* 1321 *ὄλειξον*] scripsi, *σε μεῖζον LP* (*σε μεῖον* Markland) 1324 *ὅστι P*, *ὅστις p* 1325 Hesych. *ἀγχίπους· εὐδιακόμιστος, καὶ ὁ παρεστὼς καὶ σύνεγγυς. Εὐριπίδης Ἰφιγενείᾳ τῇ ἐν Ταύροις*, fort. leg. *ἀγχίπλους· εὐδιακόμιστος, Εὐριπίδης . . Ταύροις. ἀγχίπους· ὁ παρεστὼς καὶ σύνεγγυς*

ΑΓΓ. ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίους,
οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη,
ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένοιν
ἔχοντας, ἐξένευσ᾽ ἀποστῆναι πρόσω
Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα
θύουσα καὶ καθαρμὸν ὃν μετῴχετο,
αὐτὴ δ᾽ ὄπισθε δέσμ᾽ ἔχουσα τοῖν ξένοιν
ἔστειχε χερσί. καὶ τάδ᾽ ἦν ὕποπτα μέν,
ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ.
χρόνῳ δ᾽, ἵν᾽ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον,
ἀνωλόλυξε καὶ κατῇδε βάρβαρα
μέλη μαγεύουσ᾽, ὡς φόνον νίζουσα δή.
ἐπεὶ δὲ δαρὸν ἧμεν ἥμενοι χρόνον,
ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι
κτάνοιεν αὐτὴν δραπέται τ᾽ οἰχοίατο.
φόβῳ δ᾽ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα
σιγῇ· τέλος δὲ πᾶσιν ἦν αὐτὸς λόγος
στείχειν ἵν᾽ ἦσαν, καίπερ οὐκ ἐωμένοις.
κἀνταῦθ᾽ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος
ταρσῷ κατήρει πίτυλον ἐπτερωμένον,
ναύτας τε πεντήκοντ᾽ ἐπὶ σκαλμῶν πλάτας
ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας
ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς.
κοντοῖς δὲ πρῷραν εἶχον, οἱ δ᾽ ἐπωτίδων
ἄγκυραν ἐξανῆπτον, οἱ δὲ κλίμακας
[σπεύδοντες ἦγον διὰ χερῶν πρυμνήσια]
πόντῳ διδόντες τῇ ξένῃ καθίεσαν.

1327 θαλασσίους] Hermann, θαλασσίας *LP* 1329 οὗ mut. in οὓς *L* | συμπέπεις *P* | ξένοιν] scripsi, ξένων *LP* 1333 ὄπισθεν Lobeck 1334 χεροῖν *LP*, χερσὶ *lp*, χειρὶ Weil 1336 δοκοῖ] Matthiae, δοκῇ *LP*, sed κῇ ex aliis literis corr. *L* 1337 ἀνωλόλυξε Herwerden 1338 μαγεύουσ᾽] Reiske, ματεύουσ᾽ *LP* 1340 ἐσῆλθεν hic *LP* 1343 αὑτὸς] Valckenarium secutus Schaefer, αὐτὸς *LP* 1346 κατήρη Bothe 1349 νεώς] Aldina, νεῶν *LP* | inter ἐλευθέρους et πρύμνηθεν ἑστῶτες (sic enim scribit) lacunam statuit et post hunc v. collocat 1352 Koechly 1350 πρῷραν *L*, πρώροις *P* 1351 ἄγκυραν] Scaliger, ἀγκύρας *LP* | κλίμακα Kirchhoff 1352 hinc eiecit Bergk. Cfr. ad v. 1349 1353 διδόντες] Kirchhoff, δὲ δόντες *LP* | τῇ ξένῃ] Musgrave, τὴν ξένην *L*, τὴν ξένοιν *P*, τὴν ξένην *p*

ἡμεῖς δ' ἀφειδήσαντες, ὡς ἐσείδομεν
δόλια τεχνήματ', εἰχόμεσθα τῆς ξένης
πρυμνησίων τε, καὶ δι' εὐθυντηρίας
οἴακας ἐξῃροῦμεν εὐπρύμνου νεώς.
λόγοι δ' ἐχώρουν· τίνι λόγῳ πορθμεύετε
κλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους;
τίνος τίς ὢν σὺ τήνδ' ἀπεμπολᾷς χθονός;
ὃ δ' εἶπ'· Ὀρέστης, τῆσδ' ὅμαιμος, ὡς μάθῃς,
Ἀγαμέμνονος παῖς, τήνδ' ἐμὴν κομίζομαι
λαβὼν ἀδελφήν, ἣν ἀπώλεσ' ἐκ δόμων.
ἀλλ' οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης
καὶ πρὸς σ' ἕπεσθαι διεβιαζόμεσθά νιν·
ὅθεν τὰ δεινὰ πλήγματ' ἦν γενειάδων.
κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν
ἡμεῖς τε· πυγμαὶ δ' ἧσσον ἐγκροτούμεναι,
καὶ κῶλ' ἀπ' ἀμφοῖν τοῖν νεανίαιν ἅμα
ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο,
ὥστε ξυνάπτειν καὶ συναποκαμεῖν μέλη.
δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι
ἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳ
κάθαιμ' ἔχοντες τραύμαθ', οἳ δ' ἐν ὄμμασιν·
ὄχθοις δ' ἐπισταθέντες εὐλαβεστέρως
ἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν.
ἀλλ' εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι
σταθέντες ἰοῖς, ὥστ' ἀναστεῖλαι πρόσω.
κἀν τῷδε· δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν
πρὸς γῆν, φόβος δ' ἦν ⟨τῇ ξένῃ⟩ τέγξαι πόδα·
λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν,
βὰς ἐς θάλασσαν κἀπὶ κλίμακας θορών,

1358 *λόγῳ*] *νόμῳ* Nauck | *πορθεύετε* *L*, *πορ*∗*εύετε* *P* (i. e. *πορθεύετε*), *πορθμεύετε* *p* 1359 *ξόανα καὶ θυηπόλους*] Musgrave (*ξόανα* iam Reiske), *ξόανον καὶ θυηπόλον* *LP* 1360 *σὺ* om. *LP*, addidit Markland 1368 *πυγμαὶ δ'*] Aldina, *πυγμαί τ'* *LP* | *ἧσσον*] Badham, *ἦσαν* *LP* 1371 *ὡς τῷ ξυνάπτειν* Hermann. Versum delet Paley 1375 *εὐλαβέστερον* Elmsley 1376 *πέτροις* Paley 1377 *εἶργον* *LP*

1380 post *ἦν* spatium vacuum in *LP*, *ὥστε μὴ* add. *l* (*στε* in ras., fort. *λεῖπ* erasum), *ναυάταις* inseruit *p*, super *ναυάταις* rasura (qua fort. item *λείπει* deletum), *τῇ ξένῃ* supplevit Kirchhoff 1382 *κλίμακας*] scripsi, *κλίμακος* *LP*

ἔθηκ' ἀδελφὴν ἐντὸς εὐσέλμου νεώς,
τό τ' οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης
ἄγαλμα. ναὸς δ' ἐκ μέσης ἐφθέγξατο
βοή τις· ὦ γῆς Ἑλλάδος ναῦται νεώς,
λάβεσθε κώπης ῥόθιά τ' ἐκλευκαίνετε·
ἔχομεν γὰρ ὧνπερ εἵνεκ' ἄξενον πόρον
Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν.
οἳ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοι
ἔπαισαν ἅλμην. ναῦς δ', ἕως μὲν ἐντὸς ἦν
λιμένος, ἐχώρει· στόμια διαπερῶσα δὲ
λάβρῳ κλύδωνι συμπεσοῦσ' ἠπείγετο·
δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼς
ὠθεῖ πάλιν πρυμνήσι'· οἳ δ' ἐκαρτέρουν
πρὸς κῦμα λακτίζοντες· ἐς δὲ γῆν πάλιν
κλύδων παλίρρους ἦγε ναῦν. σταθεῖσα δὲ
Ἀγαμέμνονος παῖς ηὔξατ'· ὦ Λητοῦς κόρη
σῶσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδα
ἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθ' ἐμαῖς.
φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά·
φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει.
ναῦται δ' ἐπηυφήμησαν εὐχαῖσιν κόρης
παιᾶνα, γυμνὰς ἐκ ⟨πέπλων⟩ ἐπωμίδας
κώπῃ προσαρμόσαντες ἐκ κελεύματος.
μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ᾔει σκάφος·
χὢ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν,

1383 εὐσέλμου] Pierson, εὐσήμου *LP* 1384 τό τ'] Markland, τὸ δ' *LP* 1385 ναὸς] Nauck, νηὸς *LP* | δ' om. *LP*, addidit Markland 1386 γῆς] τῆσδ' Markland 1387 κώπης] Reiske, κώπαις *LP* | τ' ἐκλευκαίνετε] Scaliger, τε λευκαίνετε *LP* 1388 οὕνεκ' *LP* | ἄξενον] Markland, εὔξεινον *LP* 1395 ὠθεῖ] Kirchhoff, ὤθει *LP* | παλιμπρυμνηδόν cl. Hesych. gl. παλιμπρυμνηδόν· οἷον παλίμπρυμνον χώρησιν προῆλθεν εἰς τοὔμπροσθεν (ἐκ τοὔμπροσθεν Paley) ἀνακάμπτουσα, ὡς ἐπὶ πρύμναν κροῦσαι Hermann, quo recepto antea νεώς in σκάφος mutandum, παλίμπρυμν' ἰστί' Mekler 1396 δὲ γῆν] ed. Brubachiana, γὴν δὲ *LP*, γὴν δὴ *l* 1397 παλλίρους *LP*, παλίρρους *l*, παλλίρρους *p* 1398 εὔξατ' *LP* 1399 ἱέρειαν *LP* (ἱερίαν Barnes) 1400 σύγνωθ' *P*, σύγγνωθ' *p* 1403 ἐπ' εὐφήμησαν ras. mut. in ἐπευφήμησαν *LP* 1404 sq. hic incommodi videntur 1404 πέπλων supplevit Markland, spatium vacuum in *LP*, βαλόντες add. *l* (super λό ras., fort. λείπ(ει) erasum), χερῶν supplevit *p* 1405 κελεύματος] Dindorf, κελεύσματος *LP* 1406 εἴη mut. in ᾔει *L*, ᾔει *P*

ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας.
κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρ' ἀπεστάλην,
σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας.
ἀλλ' ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν·
εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται,
οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας.
πόντου δ' ἀνάκτωρ Ἴλιόν τ' ἐπισκοπεῖ
σεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος,
καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνον
σοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖν
λαβεῖν ἀδελφήν θ', ἣ φόνου τοὐν Αὐλίδι
ἀμνημόνευτος θεὰν προδοῦσ' ἁλίσκεται.

ΧΟ. ὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέτα
θανῇ πάλιν μολοῦσα δεσποτῶν χέρας.

ΘΟ. ὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός,
οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίας
παράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼς
Ἑλληνίδος δέξεσθε, σὺν δὲ τῇ θεῷ
σπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε,
οἱ δ' ὠκυπομποὺς ἕλξετ' ἐς πόντον πλάτας;
ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασι
λαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτρας
ῥίψωμεν, ἢ 'ν σκόλοψι πήξωμεν δέμας.
ὑμᾶς δὲ τὰς τῶνδ' ἵστορας βουλευμάτων,
γυναῖκες, αὖθις, ἡνίκ' ἂν σχολὴν λάβω,
ποινασόμεσθα· νῦν δὲ τὴν προκειμένην
σπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι.

ΑΘΗΝΑ.

ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξ
Θόας; ἄκουσον τῆσδ' Ἀθηναίας λόγους.

1408 ἄλλω mut. in ἄλλος *L*, ἄλλος *P*, ἄλλοι *p* | ἐξανῆπτεν *L* (ε ex ο correctum esse potest), ἐξανῆπτον *P* | ἀγκύλας *LP*, ἀγκύρας *lp* 1415 ποδειδῶν *P*, corr. *p* | Πελοπίδαις] Matthiae, πελοπίδαις δ' *LP* 1418 ἀδελφήν θ'] Musgrave, τ' ἀδελφὴν *LP* 1418 sq. φόνου τοὐν Αὐλίδι ἀμνημόνευτος θεὰν] Nauck ex Badhami (φόνου τοὐν et θεὰν) et Marklandi (ἀμνημόνευτος) coniectura, φόνον τὸν Αὐλίδι ἀμνημόνευτον θεᾷ *LP* 1421 πάλιν *L*, πόλιν *P* 1426 δυσεβεῖς *P*, corr. *p* | θηράσσετε mut. in θηράσετε *L* 1430 ἢ 'ν] scripsi, ἢ *LP* 1432 γυναῖκες] Markland, γυναῖκας *LP* | αὖτις *LP*

παῦσαι διώκων ῥεῦμά τ' ἐξορμῶν στρατοῦ·
πεπρωμένον γὰρ θεσφάτοισι Λοξίου
δεῦρ' ἦλθ' Ὀρέστης, τόν τ' Ἐρινύων χόλον
φεύγων ἀδελφῆς τ' Ἄργος ἐσπέμψων δέμας
ἄγαλμά θ' ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα.
πρὸς μὲν σ' ὅδ' ἡμῖν μῦθος· ὃν δ' ἀποκτενεῖν
δοκεῖς Ὀρέστην ποντίῳ λαβὼν σάλῳ,
ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμονα
πόντου τίθησι νῶτα πορθμεύειν πλάτῃ.
μαθὼν δ', Ὀρέστα, τὰς ἐμὰς ἐπιστολάς·
κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς·
χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν.
ὅταν δ' Ἀθήνας τὰς θεοδμήτους μόλῃς,
χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις
ὅροισι, γείτων δειράδος Καρυστίας,
ἱερός, Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς·
ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας,
ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν,
οὓς ἐξεμόχθεις περιπολῶν καθ' Ἑλλάδα
οἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶ
τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν.
νόμον τε θὲς τόνδ'· ὅταν ἑορτάζῃ λεώς,
τῆς σῆς σφαγῆς ἄποιν' ἐπισχέτω ξίφος
δέρῃ πρὸς ἀνδρὸς αἷμά τ' ἐξανιέτω,
ὁσίας ἕκατι θεά θ' ὅπως τιμὰς ἔχῃ.
σὲ δ' ἀμφὶ σεμνάς, Ἰφιγένεια, κλίμακας
Βραυρωνίας δεῖ τῇδε κληδουχεῖν θεᾷ·
οὗ καὶ τεθάψῃ κατθανοῦσα, καὶ πέπλων
ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς,

1438 *πεπρωμένον*] Monk, *πεπρωμένοις LP*, *πεπρωμένος* Hermann 1439 *τόν τ' L*, *τῶν τ' P* | *ἐριννύων LP*. Post 1441 addit hunc versum *τῶν νῦν παρόντων πημάτων ἀναψυχάς L*, om. *P*, eiecit Markland. Cfr. Hipp. 600 et Suppl. 615 1442 *σε L*, *σ' l*P 1445 *πορθμεύειν*] Tyrwhitt, *πορθμεύων LP* 1448 *τἄγαλμα* Cobet 1452 *ἀλάς LP* 1453 *τεύξας*] Pierson, *τάξας LP* 1454 *γῆς*] Hermann, *τῆς LP* 1456 *ἐριννύων P* 1458 *θὲς*] Porson, *θέσθε LP* 1460 *ἐξανιέτω*] Heath, *ἐξαννέτω LP* 1461 *θεά θ'*] Markland, *θεᾶς LP* 1462 *λείμακας* Pierson 1463 *β∗αυρωνίας P* | *δεῖ*] fort. *χρὴ* | *τῇδε . . θεᾷ*] Marklandi monitu Musgrave, *τῆσδε . . θεᾶς LP* 1465 *θήσουσ' P*

ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς
λίπωσ' ἐν οἴκοις. τάσδε δ' ἐκπέμπειν χθονὸς
Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι

— — — — — — — — —

γνώμης δικαίας εἵνεκ', ἐξέσωσα δὲ
καὶ πρίν σ' Ἀρείοις ἐν πάγοις ψήφους ἴσας
κρίνασ', Ὀρέστα· καὶ νόμισμ' ἔσται τόδε,
νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβῃ.
ἀλλ' ἐκκομίζου σὴν κασιγνήτην χθονός,
Ἀγαμέμνονος παῖ, καὶ σὺ μὴ θυμοῦ, Θόας.

ΘΟ. ἄνασσ' Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοις
ὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ.
ἐγὼ δ' Ὀρέστῃ τ', εἰ φέρων βρέτας θεᾶς
βέβηκ', ἀδελφῇ τ' οὐχὶ θυμοῦμαι· τί γάρ;
πρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν;
ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματι
γαῖαν, καθιδρύσαιντό τ' εὐτυχῶς βρέτας.
πέμψω δὲ καὶ τάσδ' Ἑλλάδ' εἰς εὐδαίμονα
γυναῖκας, ὥσπερ σὸν κέλευμ' ἐφίεται.
παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοις
νεῶν τ' ἐρετμά, σοὶ τάδ' ὡς δοκεῖ, θεά.

ΑΘ. αἰνῶ· τὸ γὰρ χρὴ σοῦ τε καὶ θεῶν κρατεῖ.
ἴτ', ὦ πνοαί, ναυσθλοῦσθε τὸν Ἀγαμέμνονος
παῖδ' εἰς Ἀθήνας· συμπορεύσομαι δ' ἐγὼ
σῴζουσ' ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας.

ΧΟ. ἴτ' ἐπ' εὐτυχίᾳ τῆς σῳζομένης
μοίρας εὐδαίμονες ὄντες.

1467 *λίπωσ'*] Tournier, *λείπωσ' LP* 1468 *ἑλληνίδα P*, corr. *p*. Lacunam post hunc v. indicavit Brodeau (1469—72 delebat olim Hartung) 1469 *οὕνεκ' LP* 1469 sq. *ἐξέσωσα δὲ καὶ πρίν σ'* schol. Aristoph. Ran. 685 (cod. Ven.), *ἐκσώσασά σε καὶ πρίν γ' LP* 1471 *ἔσται τόδε*] Markland, *εἰς ταὐτό γε LP* 1473 *κασιγνήτην*] Elmsley, *κασίγνητον LP* 1479 *πῶς πρὸς σθένοντας θεοὺς* H. Stadtmueller, fort. *πῶς τοῖς σθένουσι θεοῖς* 1483 *κέλευμ'*] Dindorf, *κέλευσμ' LP* 1485 *νεῶν*] Boissonade, *νηῶν LP* | *θεά*] Aldina, *θεᾶ L*, *θεᾷ P* 1486 *ΑΘ*. om. *LP*, praefixit manus recentissima in *L* (et Aldina) | *χρὴ*] scripsi, *χρεὼν LP*, *χρῆν* Dindorf 1487 Apollinis notam praefigunt *LP*, omisit Aldina | *ναυσθλοῦτε* Canter 1488 *εἰς*] Aldina, *ἐς LP* 1490 *ΧΟ.*] Seidler, *ΑΘ.* praefigunt *LP* 1491 *εὐδαίμονες*] Aldina, *εὐδαίμονος LP* | *ὄντος* mut. in *ὄντες L*, *ὄντες P*

ἀλλ', ὦ σεμνὴ παρά τ' ἀθανάτοις
καὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα,
δράσομεν οὕτως ὡς σὺ κελεύεις.
μάλα γὰρ τερπνὴν κἀνέλπιστον
φήμην ἀκοαῖσι δέδεγμαι.
ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
βίοτον κατέχοις
καὶ μὴ λήγοις στεφανοῦσα.

1492 praef. chori notam *lP* 1495 *τερπνὴν*] L. Dindorf, *τερπνὸν* *LP* 1497 *νίκα* *LP*, *νίκη* *l* 1498 *κατέχ** *L* (eras. *οις* ut vid.), *κατέχ*^{οις}: *l*, *κατέχοις* *P* 1499 *στεφανοῦσα* *P*, *στεφανοῦσσα* ut vid. *L*, sed *ῦσσα* in ras. scr. *l*. Subscrips. *εὐριπίδου ἰφιγένεια ἡ ἐν ταύροις* *lP*

APPENDIX

coniecturas minus probabiles continens.

Argum. lin. 2 *παρακινηθεὶς*] *παρακομισθεὶς* Weil 4 *ὑπὸ τῶν ἐντοπίων συλληφθεὶς ἀνήχθη ἅμα τῷ φίλῳ* Markland 5 *ἐθισμὸν*] *θεσμόν* Nauck

Vers. 6 *δίνας* Monk 8 *ὡς πόρῃ, πατὴρ* Camper 9 *κλεινῆς* Markland

10 sq. *στολὴν Ἑλληνικὴν* olim Nauck, *πλάτην Ἑλληνικὴν* Weil 13 *λαβεῖν ἀραίου* (vel *ἀραίας*) Sitzler 14 *Ἑλένην* Markland 15 *δεινῆς δ'* Barnes | *δεινῇ δ' ἀπνοίᾳ πνευμάτων ἐντυγχάνων* (vel *συντυγχάνων*) Reiske, *λίμνης τ' ἀπλοίᾳ πνευμάτων τ' οὐ τυγχάνων* Musgrave, *δεινῆς δ' ἀπλοίας, πνευμάτων δ' οὐ τυγχάνων* Seidler, *δεινῆς ἀπνοίας πνευμάτων δὲ τυγχάνων* Hermann, *δεινῆς δ' ἀπλοίας πνευμάτων τε τυγχάνων* Witzschel, *δεινῆς δ' ἀπλοίας πνευμάτων τοῦ τυγχάνειν* Hultsch, *δὴν ἧστ' ἀπλοίᾳ κτέ.* olim Nauck, *δεινῇ δ' ἀπλοίᾳ πνευμάτων ἀντιπνόων* Rauchenstein, *δεινῆς τ' ἀπλοίας πνευμάτων τ' οὖν τυγχάνων* vel *δεινῆς ἀπλοίας πνευμάτων οὗ* (vel *θ' οὗ*) *τυγχάνων* Kvičala, *δεινῆς δ' ἀπλοίας πνευμάτων που τυγχάνων* olim Weil, *τυχὼν δ' ἀπλοίας πνευμάτων δεινῶν βίᾳ* Koechly, ⟨*ἐπεὶ δ' ἐπ' ἀκταῖς σὺν πανέλληνι στόλῳ*⟩ *δὴν ἧστ' ἀπλοίᾳ πνευμάτων οὐ τυγχάνων* Badham, *δεινὴ δ' ἄπλοι' ἦν. πνευμάτων δ' οὐ τυγχάνων* Kirchhoff, ⟨*ἐπεὶ δὲ δαρὸν ξυμφορᾷ κατείχετο*⟩ *δεινῆς ἀπλοίας, πνευμάτων οὐ τυγχάνων* Paley, *δεινῇ δ' ἀπλοίᾳ πνευμάτων τ'* (*τ'* delet Jerram) *οὐ τυγχάνων* Madvig, *δεινῇ δ' ἀπλοίᾳ* (vel *δειναῖς δ' ἀπλοίαις*) *πλωίμων οὐ τυγχάνων* Heimsoeth, *δεθεὶς* (*σχεθεὶς* Dindorf) *δ' ἀπλοίᾳ πνευμάτων τ' οὐ τυγχάνων* Nauck, *δεινῆς δ' ἀπλοίας πνεύμασιν συντυγχάνων* Weil, *δεινῆς δ' ἀπλοίας πνευμάτων τυχὼν σπάνει* Schenkl, *δεινῆς δ' ἀπλοίας πνευμάτων τε τυγχάνων* England, *δεινῇ δ' ἀπλοίᾳ πνευμάτων συντυγχάνων* vel *δεινῶν ἀπλοίας πνευμάτων δὲ τυγχάνων* olim coniciebam, *δεινῆς δ' ἀπλοίας τερμάτων οὐ τυγχάνων* Semitelos, *νήστει δ' ἀπλοίᾳ πνευμάτων τ' οὐ τυγχάνων* Housman, *δεῖ δ' ἴς σφ' ἀπλοίας κτέ.* Mekler 17 *ὦ γῆς . . στρατηγίᾳ* Arnim. Versum delet Klinkenberg 18 *οὐ μὴ τῆσδ' ἀφορμήσῃς* Tietzel (*ἀφορμήσῃ* apogr. Paris.)

20—24 verba *ὅ τι γὰρ . . θῦσαι* delet Klinkenberg. Post 21 lacunam esse putat Bruhn 23 *τηρεῖ* Naber 29 *Ἀχαιούς* Nauck

31—33 delet cum Usenero Klinkenberg 31 *οὗ γῆς*] *γύαις δ'* olim Nauck, *ἐφ' ἧς* Rauchenstein, *οὗ λεῷς* Weil, *οὗ φὼς* Mekler, *οὗ δῆτ'* Stadtmueller 34 *ναοῖς ὅδ' ἐν* Heimsoeth 35—41 delet Faust

35 „hic v. nisi gravi corruptela affectus est, ante eum nonnulla excidisse necessario statuendum est“ Kirchhoff | (ὅϑ' ἐννόμοισι τοισίδ' Canter, ὅϑ' ἐννόμοις σίτοισιν Burges), δούλην νόμοισι, τοῖσιν Heimsoeth, οὗ δὴ νόμοις ὡμοῖσιν Maehly, ὅδ' ἐν νόμοισι, τοῖσιν Stahl, ὅ γ' ἐν νόμοισι, τοῖσιν Madvig, ϑύειν νόμοισιν οἷσιν (vel ὅπου νόμοις ὠμοῖσιν) Herwerden, οὗ ϑην νόμοισι, τοῖσιν O. Ribbeck, νόμοις ἵν' ὀϑνείοισιν Housman 35 sq. (ὅϑ' ἐν νόμοισι, τοῖσιν . . Ἄρτεμις, ἑορτή [ἑορτή etiam Reiske] vel ἑορτή 'στ', οὔνομ' Markland), (ὅϑ' ἐννόμῳ σὺν τοῖσιν ἥδεται ϑεὰ Ἄρτεμις ἑορτῇ O. Goram) 36—38 et 41 aliquando delebam 36 Ἄρτεμις] χρώμεσϑ' Weil, ἔπειμ' Heimsoeth | δρᾶν ϑέμις ἑορτάς, τοὔνομ' αἷς Mekler 37 post 41 collocat Markland 38 sq. post 34 olim collocabam, versibus 35 sq. et 40 sq. deletis 38 ϑύειν Kvičala | καὶ πρὶν γὰρ ὄντος τοῦ νόμου ϑυηπολεῖν M. Schmidt

40 κατάργμασιν μὲν Arnim 46 εὕδειν] ἵζειν Monk 48 ἐρείψιμον Valckenaer et Ruhnken

50 μόνος λελεῖφϑαι στῦλος εἷς (ὡς Kvičala) ἔδοξέ μοι Porson | ὡς ἔδοξεν εἷς F. Gu. Schmidt 50 sq. μόνος δὲ λειφϑεὶς στῦλος εἷς . . ἐκ τ' (ἐξ Kirchhoff, ἐκ μὲν Weil) ἐπικράνων Camper 51 ἐκ δέ γ' ἐπικράνων Hermann, κατὰ δ' ἐπικράνων Badham, εἶτα δ' ἐπικράνων Koechly

52 φϑέγμα τ' Camper, σχῆμα (vel βλέμμα vel δέργμα) δ' Wfg. Bauer | λακεῖν Markland 53 τέχνην] τύχην Meineke | ξενοκτόνος Camper 54 τιμῶσ'] πονοῦσ' F. Gu. Schmidt, μετιοῦσ' Stadtmueller | ὑδραίνω τοῦτον England 55 sq. τέϑνηκ' Ὀρέστης· ὧδε συμβάλλω τόδε (ceteris deletis) C. Conradt 58 βάλωσί μου Seidler, ῥάνωσ' ἐμαί Naber, βάψωσ' ἐμαί Mekler

60 „videtur aliquid excidisse, quod ad Strophii filium pertineret“ Reiske, etiam Bothe post 60 lacunam statuit | Στροφίῳ γε παῖς οὐκ ἦν Markland 62 παροῦσα πάντῃ Brodeau, περιοῦσ' ἀπόντι olim Bothe, ἀποῦσ' ἀπόντι Badham, (γέρας ἀπόντι Kayser), πορoῦσ' ἀπόντι Kvičala, φέρουσ' ἀπόντι Maehly. Versum delet F. Gu. Schmidt 65 τίνος πάρεισιν; Markland | πάρεισιν αἵδ' εἴσω Elmsley 66 delet Metzger 67 τις ἦ 'ν repudiat Markland, proponit Herwerden 68 πανταχοῖ v. d. Es

70 post 76 transponit Burges, Pyladi tribuit, ποντίαν γ' scribens, Camper 71 post 117 collocat, scribens ἐμοί τε, Πυλάδη, σοί τε συνδοκεῖν γ' ἐχρῆν· ἀλλ' κτέ., Camper 73 τοιχώματα Musgrave, τροχώματα Seidler 74 αὐτοῖς] αὐλῆς Musgrave 75 Oresti continuat Hand 76 versui 71 subiungit Hermann, qui olim v. 71 ante 70 collocaverat personarum notis in sequ. versibus mutatis, ante 67 transponit Hartung, delet Dindorf 77 (μ' ἤγαγες Wfg. Bauer) 78 post χρήσας versum intercidisse suspicatur Paley 78 sq. ἐπεὶ γὰρ (ἐπεὶ δὴ Schenkl) . . διαδοχαῖς γ' Markland (διαδοχαῖς δὴ Musgrave), ἐπεὶ δὲ . . διαδοχαῖς (deleto δ') Blomfield

80 ἐλαυνόμεσϑα Blomfield 82 ποινηλάτου Nauck

91 τὸ δ' ἔνϑεν olim Nauck | οὐδὲν] οὐκέτ' Heimsoeth 92 ἢ ταῦτα Tournier | fort. δρῶντά μ' 94 ἄγνωστος Markland 97 πότερ' ἢ (et 98 εἰσβησόμεσϑα) Tournier | κλιμάκων προσαμβάσεις ⟨λαβόντες ἀρούμεσϑα πρὸς δόμον ϑεᾶς⟩ κἀσβησόμεσϑα Kayser 98 ἐκμησόμεσϑα Musgrave, ἐσβησόμεσϑα Markland, ἐμβησόμεσϑα Blomfield (mallem ἀμβησό-

μεσθα), ἀμειψόμεσθα Schenkl | πῶς ἄρ' οὖν ex *L* referebatur, πῶς γὰρ οὖν Hartung | λάθοιμεν Sallier | πῶς δ' ἄρ' εἰσέλθοιμεν ἂν Schenkl, πῶς ἄρ' ἐγκαθείμεθ' ἂν England, πῶς νιν οὖν λάβοιμεν ἂν Prinz (πῶς δέ νιν F. Gu. Schmidt). Post 98 lacunam cum Reiskio statuit Bruhn 99 ante 98 ponit Seidler | ἢ Hermann, καὶ (etiam) Hand, μή, de quo Hermann cogitavit, Paley, εἰ Kvičala (et 100 ὡδ' οὐδὸν ἔσιμεν) | λύσοντες Fix | μοχλῶν Barthold. Post 99 lacunam statuit Holzner

100 ἵν' οὐδὲν Fix | ὡδ' οὐδὸν ἔσιμεν Badham, θύραθεν ἔσιμεν Nauck, ὡδ' εἰσίωμεν (et 99 ἢν pro ἢ) vel ὡδ' ἱερὸν ἔσιμεν Koechly, τὸν οὐδὸν ἔσιμεν Bergk, ὡδ' οἶκον ἔσιμεν Maehly, ὡδ' ἄδυτον ἔσιμεν olim coniciebam, ἄμεινον ἔσιμεν F. Gu. Schmidt 101 ἐκβάσεις Usener 102 ἀλλ' ἢ πρὶν Hartung 105 θεοῦ δὲ χρησμὸν οὐ κακὸν νομιστέον Koechly | θεοῦ γὰρ F. Gu. Schmidt | λακτιστέον Musgrave, ἀτιστέον Valckenaer, φλαυριστέον Rauchenstein 107 μέλας] πέλας F. Gu. Schmidt 108 sq. delet F. Gu. Schmidt 108 πόλεως ἄπωθεν .. εἰσιδὼν σκοπὸς Musgrave, λεώ τ' ἄπωθεν .. εἰσιδὼν στέγας Stadtmueller

110 ὄμμα] ἅρμα Musgrave 111 τοι] σοι Aldina, νω Dindorf, νῷν Hartung 113 ὥρας τε, postea ὁρᾶν δὲ Bothe, πειρᾶν δέ Maehly, πεῖρα δέ Madvig | γείσῳ Dobree | ὅρα δ' ἐκεῖσε olim Kvičala, ἄριστα δ' εἴσω Bergk, ῥᾷστον δέ γ' εἴσω Koechly, ὅρα δ'· ἔνεστι Weil | ὅρα δέ γ' εἴσω τριγλύφων, εἴ που κενὸν Musgrave, ὁρᾷς δέ γ', εἴσω τριγλύφων ὅποι κενόν Hand, ἔσται δέ γ' εἴσω τριγλύφων ὅπου κενόν Rauchenstein, ὅρα δ', ἑῶσι τριγλύφων τόποι κενοὶ Heimsoeth, ὅρα δέ γ' εἰ τῶν τριγλύφων τί που κενὸν vel ὅρα δ', ἐκεῖ σοι τριγλύφων τόποι κενοὶ Schenkl, Δωρικὰ δὲ γεῖσα τριγλύφων ὀπὴν κενοῖ aliquando coniciebam, ὅρα δ' ἔπεισι τριγλύφων ὅποι κενὸν Naber, ὅρα δέ γ'· εἴσω τριγλύφων ὀπαὶ κεναὶ Sitzler, οἷόν τε γείσων τριγλύφων ὅπου κενὸν Busche, ὅρα δὲ γείσῳ τριγλύφων κένωμ' ἐνόν Mekler | τριγλύφων ὀπῶν ἐνόν Semitelos | ὀπῇ Kirchhoff | τόπους κενοὺς olim coniciebam | κενόν] χρεὼν Nauck 113 sq. πειρᾶν μὲν εἴσω· τοὺς πόνους γὰρ ἀγαθοὶ (ceteris deletis) F. Gu. Schmidt

114 inter καθεῖναι et τοὺς lacunam statuit England 116 τί δ' εἰ μακρὸν Camper, ἤτοι μακρὸν Wfg. Bauer 116 sq. Pyladi continuat Hardion, delet Dindorf, post 105 transponit Camper, post 103 collocat Oresti tributos Bergk, Pyladi Maehly, post 104 ponit, scribens οὐδ' οἶ μακρὸν .. τερμάτων γε .. ἀροῦμεν μάτην F. Gu. Schmidt, post 112 olim inserebam 116 ἴτω· μακρὸν Musgrave, οὕτω μακρὸν Badham 117 δίχ' ἐργμάτων δὲ Herwerden. Post 117 versum intercidisse putat Markland 118 πειστέον χωρεῖν, ἀκρῶν Bothe | χώρει δ' ὁρῶν Donner

120 etiam οὐ γάρ τι τοὐμόν γ' Weil, οὐ γάρ τό γ' ἀμὸν Barthold, τὸ τοῦ θεοῦ γὰρ vel καὶ γὰρ τὸ τοῦ θεοῦ γ' Wfg. Bauer, οὐ γὰρ τὸ μοχθεῖν γ' Semitelos | αἴτιος γενήσομαι Heath, ἄρτιον γενήσεται Musgrave 121 ἄχρηστον Hermann 122 τῷ νέῳ Camper 123—235 in strophas et antistr. redigit Seidler 123 ὦ ⟨πάντες πρὸς τὰς⟩ Wieseler 126 ἰὼ olim Hermann | τᾶς] κλειτᾶς Mekler 126 sq. παῖ Λατοῦς, Δίκτυνν' οὐρεία Seidler, ὦ παῖ Λατοῦς, ἁγνὰ Δίκτυνν' οὐρεία Weil, fort. ὦ Λατῴα κούρα, Δίκτυνν' οὐρεία 127 ⟨ὦ⟩ Δίκτυνν' Lachmann 128 πρὸς τὰν σὰν olim Hermann | κεὐστύλων Koechly 128 sq. πρὸς τάνδ' αὐλὰν σὰν θριγκούς τ' εὐστύλων ναῶν χρυσήρεις Burges 129 χρυσήρεις ⟨εἰς⟩ Seidler

130 ὁσίας ὅσιον πόδα παρθένιον Seidler, πόδ' ὅσιον· ὁσίας (deleto

παρθένιον) Koechly, *ὅσιον πόδα παρθενίας ὁσίας* Rauchenstein, *πόδα παρθενίας ὁσίας ὅσιον* Eichler | *παρθέν'* olim Hermann | *πόδα, παρθέν', ἐμὸν* Schoene | *παρθενίων ὁσίων* Mekler | *ὅσιον ὁσίας* ⟨*σᾶς*⟩ Bergk, *καθαρὸν καθαρᾶς* Heimsoeth, *τᾶς σᾶς, ὁσία* England, fort. *ζάθεον ζαθέας*

131 ⟨*σᾶς*⟩ *κληδούχου* Rauchenstein | *πέμπω, γᾶς* Seidler 134 *καὶ* delebat olim Hermann | *χωρῶν εὐδένδρων* Hartung 134 sq. *χόρτον τ' εὐδένδρου . . Εὐρώτα* Markland, *χόρτους τ' εὐδένδρους . . Εὐρώπας* Dindorf 134 sqq. *τείχη τ', εὐδένδρων χόρτων τ' ἐξελάξεις* [illegible] *πατρῴων δ' οἴκων ἕδρας* Camper 135 *Εὐρώταν* Barnes, *εὐρωπὰ νάπη* Bergk 136 *οἴκων θ'* Markland 138 sq. *ναοὺς ἄγες ὦ παῖ τοῦ Τροίας* Hartung | alterum *ἄγαγες* et *τᾶς* delet Bergk, alterum *ἄγαγες* et *τοῦ τᾶς* eicit H. Buchholtz 139 *τοῦ τοὺς* Reiske | *τοῦ γᾶς Τρῴων* Camper | *τᾶς* delet Hartung

140 *κλεινᾷ*] *κοινᾷ* vel *κείνᾳ* Bothe 141 *μυριοτεύχῳ* Reiske, *μυριοτευχοῦς* Seidler 141 sqq. *χιλιοναύτα μυριοτευχοῦς* ⟨*στρατιᾶς ταγοῦ τοῦ πρεσβυγενοῦς*⟩ *τῶν Ἀτρειδᾶν κτἑ.* Hermann, *χιλιοναύτα μυριοτευχοῦς* ⟨*στρατοῦ*⟩ *Ἀτρειδᾶν κτἑ.* Badham, *χιλιοναύτα μυριοτευχοῦς ἀγοῦ Ἑλλήνων Ἀτρείδα* Altenburg 142 *ἀρχόντων τῶν Ἀτρειδᾶν* (ceteris deletis) aliquando Rauchenstein. Ante *Ἀτρειδᾶν* supplet *πῶλ'* Musgrave, *θάλος* Bergk, *γένος* Dindorf, *χάριν* Rauchenstein | *τῶν Ἀτρειδᾶν τῶν σεμνῶν* Camper | *Ἀτρειδᾶν*] *Ἀργείων* Markland. Post 142 ponebat olim ut antistr. 179—202 Hartung, qui 143—77 = 203—35 statuebat, ponens 152 post 153, scribens 150 *οἵαν ἴδον ὄψιν ὀνείρων*, 168 *ἔνδος* ⟨*δὴ*⟩, 208 *τᾷ μναστευθείσᾳ 'ξ Ἑλλάνων*, 213 *τρέφεν*, delens 166 et *τᾶς* 204 et 220 et *Ἀτθίδος* 223 et 233 143 *ἰὼ ἰὼ δμωαὶ δμωαὶ* olim Hermann 144 ⟨*ἴδεθ'*⟩ *ὡς* Dindorf, *ὡς* ⟨*οὔπω*⟩ Musgrave | *ὡς ἔγκειμαι θρήνοισιν* Blomfield 144 sq. *τὰς . . βοὰν*] *ἱεῖσ' οὐκ εὔμουσον μολπαῖσι βοὰν* Schoene, (*ἱστᾶσ' οὐκ . . μολπᾶς ἰὰν* olim Nauck), *ταῖς οὐκ εὐμούσου μολπαῖσι βοᾶς* Schenkl, *τὰν οὐκ εὔμουσον μέλπουσα βοὰν* Kvièala 144 sqq. ⟨*καὶ*⟩ *τᾶς οὐκ εὐμούσου μολπᾶς ἀλύροις ἐλέγοις* (deleto *βοὰν*) Elmsley, *τᾶς τ' οὐκ εὐμούσου μολπᾶς ἀλύροις ἐλέγοις* Burges 145 *μολπαῖσι βοᾶς* Heath, *μούσαις μολπαῖς* Koechly, *μολπᾶς γοερᾶς* Maehly, *μολπᾶς* ⟨*ὑμῖν ἱστᾶσ'*⟩ *βοὰν* Mekler | *βοὰν*] *ἀχοῦσ'* Fix, *λίαν* Klotz, *βοᾶν* post *οἴκτοισι* 147 ponit Bergk 147 *αἶ αἶ αἶ αἶ* | *ἐν κηδείοις οἴκτοισιν* olim Hermann, *ἒ ἔ, κηδείοις οἴκτοισιν* Elmsley, *αἰαῖ κηδείοις οἴκτοις* Nauck, *ἐν κηδείοις οἴκτοισιν* (deleto *ἒ ἔ*) H. Buchholtz, *κηδείοις οἴκτοις* England 148 *αἶ*] *καί* Hartung, *δαναί* Nauck | *ἃς συμβαίνουσ' ἆται* Seidler, *οἷαι συμβαίνουσ' ἆται* Greverus 149 *κατακλαιομένᾳ* Barnes 149 sq. *κατακλαίομαι αἰάζουσ'* (vel *κατακλαιομένα, ἄζουσ'*) Kvičala

150 *ζωᾶς*] *ζωᾶς ἀπλακόνθ'* Schoene, *ζῶσα θανόντα* Bergk, *ζώσᾳ φθίμενον* Maehly | *τοίαν ἰδόμαν ὄψιν ὀνείρων*, deleto *ζωᾶς*, Elmsley, *ζωᾶς, οἵαν οἵαν ἰδόμαν* | *ὄψιν ὀνείρων* Hermann | *οἵαν*] *ἃν* Seidler 153 sq. *πατρῷοί μοι, φροῦδος γέννα* (*γενεά* malit Hermann) Seidler 154 sq. *οἴμοι, ἔρρει φροῦδος γέννα* | ⟨*πρόρριζος ἔβα*⟩ *φεῦ φεῦ τῶν Ἄργει μόχθων* Maehly 156 *ἰὼ δαίμων*, deletis verbis *ὃς τὸν* Fix 156 sq. *ἰὼ δαίμων, ὃς τόνδε μόνον με κτἑ.* Markland, *ἰὼ δαῖμον, τί μόνον με κτἑ.* Bergk

161 *ῥαίνειν* Bergk 161 sq. *γαίας ἐννοτίους πηγὰς οὐρείων τ'* Kirchhoff 162 *παγάς* Monk | *πηγάς* ⟨*θ' ὑδάτων κρηναίων γάλα*⟩ *τ' οὐρείων* Koechly, *πηγὰς* ⟨*ὕδατος κιρνᾶσα* vel *καθαροῦ κιρνᾶσ' ὕδατος*

γάλα〉 τ' οὐρείων Maehly, πηγάς τ' οὐρείων τ' Bergk | ἐκ delet Seidler 166 κεῖται] χεῖται Nauck

173 παρὰ τύμβον Markland, παρὰ τύμβῳ Seidler 176 κάμᾶς Musgrave | ἔνθα δοκήματα Hermann 179 sq. (ὕμνων τ' Ἀσιητᾶν σοι βαρβάρων τ' ἰαχᾶν Bothe) | ὕμνον . . ἰαχὰν delebat olim Hartung

181 sq. ὦ δέσποιν', ἐξαυδάσω, τὰν ἐν μολπαῖσιν νέκυσιν ἰάλεμον Ἅιδας ὑμνεῖ κτέ. olim coniciebam 182 sqq. τὰν ἐν μολπαῖς μοῦναν μοῦσαν νέκυσι μελομέναν, τὰν ἐν θρήνοις Ἅιδας κτέ. Koechly 184 νέκυσιν μελέων Schoene, νέκυσιν μεδέων Kvičala, νέκυσι μελητὸν τὰν Polle | μέλεον . . μολπαῖς delebat olim Hartung | τὰν delebat olim Hermann 185 ὑμνεῖ] αἰνεῖ Musgrave 186—91 choro tribuit Koechly 186 τῶν delet Seidler | οἴμοι τῶν οἴκων πατρῴων (τῶν πατρῴων οἴκων Dindorf), delens Ἀτρειδᾶν et v. 188, Burges | οἴτων Musgrave 186 sqq. ΙΦ. οἴμοι, ἔρρει φῶς Ἄργει σκήπτρων οἴμοι, οἴμοι πατρῴων οἴκων. ΧΟ. τίς δ' ἐκτήκει σ' εὐόλβων ἄτα βασιλέων; τίς δ' ἀρχά; ΙΦ. μόχθους γ' ἐκ μόχθων ᾄσσει δινευούσαις ἵπποισιν πταναῖς ἐξαλλάξας ἕδραν θ' ἱερόν τ' ὄμμ' ἀνταίας αἴγλας ἅλιος, ἁμοῖς ἅτις προσέβα . . οἴκους. ΧΟ. σπεύδει τ' ἐπὶ . . δαίμων ἐξ ἀρχᾶς. ΙΦ. ἐξ ἀρχᾶς κτέ. Camper | οἴμοι οἴμοι, τῶν σῶν πατρῴων οἴκων ἔρρει φῶς σκήπτρων, οἴμοι, φθίνει τῶν εὐόλβων Ἄργει βασιλέων ἀρχά Maehly 187 sq. ἔρρει φῶς, ἔρρει σκῆπτρον, οἴμοι, πατρῴων οἴκων Elmsley 188 τῶν σῶν πατρῴων οἴκων Hermann, οἴμοι πατρῴων οἴκων Matthiae, οἴμοι πατρῴων Bothe, ἔρρει πατρῴων οἴκων Rauchenstein | οἴκτων Markland. Post 188 aliquot versus chori excidisse putat, 186—8 Iphigeniae tribuens, Bergk 188 sq. οἴμοι πατρῴων οἴκων ἔριν, ἐκ τῶν εὐόλβων Ἄργει βασιλέων ἀρχαίαν Seidler 188 sqq. πατρίων, οἴχωκε τινακτῶν τῶν εὐόλβων . . ἀρχά Mekler 189 τίν' ἐκ] φθίνει Hardion, καὶ Dindorf, τίς δ' ἐκ Matthiae, πίπτει Hartung (malim πίτνει), φθίν' ἐκ Greverus, φθίνει ἐκ Kvičala, οὐκέτι Koechly | οὐκ ἔστιν ἔτ' εὐόλβων olim coniciebam 189 sq. ποινὰ τᾶς τῶν εὐόλβων Ἄργει βασιλέων ἀρχᾶς Markland, ἄτην ἐκτῶντ' εὐόλβων Ἄργει βασιλέων ἀρχάν Musgrave, τίς γᾶς ἐκ τῶν εὐόλβων Ἄργει βασιλέων νῦν ἀρχά olim, postea τίς ἔτ' ἐκ τῶν εὐόλβων Ἄργει βασιλέων ἀρχά; Hermann, (τινάκτης τίς τῶν . . ἀρχᾶς; Bothe), τίνος ἐκ τῶν . . ἀρχὰ 〈γένετ' ἄτας;〉 Bergk, qui 189—202 Iphigeniae tribuit et post 191 aliquot versus excidisse putat

191 μόχθος δ' ἐκ μόχθου ᾄσσει Markland, μόχθους δ' ἐκ μόχθων εἱλίσσει Musgrave, μόχθους δ' ἐκ μόχθων ᾄσσει Matthiae Post 191 lacunam statuit Dindorf 192—202 Iphigeniae reddit Koechly 192 ἵπποισιν 〈ἀφ' οὗ〉 Polle, ἵπποισιν 〈ὅτε〉 Mekler 193 post πταναῖς lacunam statuit Kvičala | πταναῖς ἀλλάξας ἐξ ἕδρας Bothe 193 sq. πτανοῖς ἤλλαξ' ἀφ' οὗ γ' ἕδρας, ἱερὸν ὄμμ' ἁμέρας Jacobs 193 sqq. ἀλλάξας δ' εὖτ' ἐξ ἕδρας ἔστρεψεν ἱερὸν ὄμμ' αὐγᾶς ἅλιος, ἄλλαις δ' Schoene (δ' delere debebat) 194 ἱερᾶς Markland | ἱερὸν 〈μετέβαλεν〉 ὄμμ' αὐγᾶς Hermann, ἱερὸν 〈θνατοῖς〉 ὄμμ' ἠλύγασ' Badham, ἱερὸν 〈ἔκρυψ'〉 ὄμμ' αὐγᾶς Bergk. Supplet μετέθηκ' Monk, μετέβασ' Paley | ἱεροῦ 〈μετέβασ'〉 ὄμματος αὐγὰς olim coniciebam 194 sq. ἱερᾶς ὄμμ' ἅλιος αὐγᾶς· ἄλλος δ' ἄλλᾳ προσέβα (et 196 ὀδύναισι) Lachmann, ἱερᾶς ὄμμ' ἅλιος αὐγᾶς ἄλλᾳ προσέβαλε Hartung, ἱερᾶν ἅρμ' αὐγᾶν ἅλιος ἄλλᾳ προσέβαλεν, ὅτ' ἔβα Koechly 194 sqq. θερμᾶν ἔστρεψεν ὅθ' ἅρμ' αὐγᾶν ἅλιος, ἁμοῖς ὀλοὰ προσέβα Maehly 195 αὐτοῖς Markland, ἄλλαις Seidler, ἄλλοτε Jacobs 195 sq. ἀχλὺς δ' ἄλλα προσέβα . . ὀδύνᾳ

Musgrave 196 ὀδύνᾳ Hartung 197 delet Hartung 198 ἄγεά τ' ἄγεσιν Musgrave 199 πρὸς θοίναν τμαθέντων Musgrave 199 sq. ποινὰ -- εἰς οἴκους (duas syllabas excidisse ratus) Dindorf

200 ἐκβαίνει ποινὰ Ταντaλιδᾶν Monk | ποίναμ' Badham 200 sq. ποινά τ' . . σπεύδει τ' Elmsley | ποινὰ γεῖσ' οἴκου Mekler 201 εἰς delet Kirchhoff 202 ἐπὶ τοῖς Duport | δαίμων ⟨ἐξ ἀρχᾶς⟩ olim Hermann, δαίμων, ⟨φίλ' Ὀρέστα⟩ Koechly. Post 202 lacunam olim statuebat Hartung, item aliquot versus chori intercidisse putat Bergk 202 sq. ἐπὶ σοὶ δαίμων δυσδαίμων. ΙΦ. ἐξ ἀρχᾶς μοι Mekler | δυσδαίμων] βασκαίνων Musgrave 203 ἐξ ἀρχᾶς ⟨τοί⟩ μοι olim Hermann 203 sqq. ἐξ ἀρχᾶς μοι δυσδαίμων δαίμων ματρὸς καὶ νυκτὸς κείνας κτἑ. Hartung 205 ᾁ νυκτὸς κοινᾶς Musgrave | ἐξ ἀρχᾶς] ἐξ ἇς Elmsley, ἐξ ἀρχᾶς ⟨γὰρ⟩ Seidler, delebat olim Hartung 205 sq. κἀκ (vel καὶ) νυκτὸς κείνας λοχίας στερρὰν παιδείαν (deletis verbis ἐξ ἀρχᾶς) Bothe | ἐξ ἇς στερρὰν παιδείαν (ceteris deletis) Paley 206 λοχίου Markland, λοχίαν Elmsley (ut est in apogr.), λοχιᾶν et παιδείαν ⟨μοι⟩ Seidler 207 Μοῖραί μοι συντείνουσι θεαί Koechly, συννήθουσι Rauchenstein, συγξαίνουσι Bergk Ante 208 nonnulla excidisse suspicatur Seidler 208 ἅ] εἰ Musgrave | ἀμναστευθεῖσ' Heath, ἀμναστηθεῖσ' Kvičala | μναστευθείσᾳ 'ξ Ἑλλάνων Bothe, τᾷ μναστευθείσᾳ 'ξ Ἑλλάνων Elmsley, ἃ μναστευθεῖσ' ἐξ Ἑλλάνων ⟨ἀνδρὸς ἀρίστου * * *⟩ Bergk, ἁ μναστευθεῖσ' ἐκ τῶν κλεινῶν (versum post 209 transponens) Paley. Versum post 209 transponit Badham, post 215 (ἐπέβασεν ἐξ Ἑλλάνων μναστευθεῖσαν) Rauchenstein, ante 220 (scribens ἀμναστηθεῖσ') Teuffel, delet Metzger. Post 208 lacunam indicat L. Dindorf. 208 sq. ἂν μναστευθεῖσ' ἐξ Ἑλλάνων ποτὲ πρωτόγονον κτἑ. vel ἂν πρωτόγονον θάλος ἐν θαλάμοις ἁ μναστευθεῖσ' ἐξ Ἑλλάνων Wfg. Bauer

210 Λήδας τλάμων (et 161 γᾶς) vel Λήδας ἁ παντλάμων Seidler 212 κἄθυρμ' Musgrave 213 ἔτεκεν κἄτρεφεν vel ἔτρεφεν ἔτεκέν τ' Seidler | τρέφεν εὐκταῖον (deleto ἔτεκεν) Hartung | εὐκταίαν δ' Musgrave, ⟨εὖτ'⟩ εὐκταίαν Hermann, εὐκταίαν ⟨αἰαῖ⟩ Schoene, εὐκταίαν ἂν Kirchhoff, ἂν εὐκταίαν Koechly | ἔτεκεν, τρέφε δ' εὐκταίαν ἂν Mekler. Versum post 210 collocabat εὐκταῖον scribens aliquando Musgrave 214 ἱππείοις δ' Monk, ἱππείοισιν δίφροισιν Kvičala 215 ἐπιβᾶσαν Canter 216 νυμφεῖόν γ' (vel νύμφαν ὄνομ') Musgrave, νύμφαν μ' England | νυμφείων οἴμοι δυσνύμφων Kvičala 217 Νηρῆος (vel Νηρείας) κούρας Seidler, Νηρῇδος κούρῳ Koechly 218 νῦν γ' Markland 219 δυσχαρίτους Hartung, δυσχάρτους Rauchenstein, δυσεόρτους Pluess, δυσχόρτους ⟨τούσδ'⟩ olim Hermann

222 ἱστοῖσιν καλλιφθόγγῳ Badham 225 αἱμορράντων] ἀμορωτάτων Bothe 225 sq. αἱμορράντων δυσφόρμιγγι . . ἄτᾳ Tyrwhitt | αἱμορράντων . . αἰάζουσ' ἄταν βωμοῖς Bergk, αἱμορράντῳ δυσφόρμιγγας ξείνων στάζουσ' ἄτᾳ βωμούς Madvig, αἱμορράντῳ δυσφόρμιγγι ξείνων ῥαίνουσ' ἄτᾳ βωμούς Maehly, αἱμορράντων δυσφόρμιγγας ξείνων μεστοῦσ' ἀτᾶν βωμούς Mekler 225 sqq. αἱμορράντων αἱμάσσουσα ξείνων βωμοὺς οἰκτρὰν δυσφόρμιγγά τ' ἀΰταν οἰκτρόν τ' ἐκβαλλόντων δάκρυον Burges 226 οἰμώζουσ' Markland, αἱμοῦσ' olim Dindorf, αὐγάζουσ' F. Gu. Schmidt, ἀΐουσ' Heimsoeth | τέγγουσ' ἄταν βωμοῖς Koechly | ἄταν] ἀκτὰν Semitelos | βωμοῖς Heath 228 δάκρυμα Seidler

230 sq. δμαθέντα σε κλάω, ξύγγον', ὃν ἔλιπον Elmsley 231 ἐπι-

μαστίδιόν γ' Heath 231 sq. *σύγγονον, ὃν λίπον ἐπιμαστίδιον ἔτι θάλος*, ceteris deletis, Bothe, *σύγγονον ἁμόν, τὸν ἔλιπον ἔτι βρέφος ἐπιμαστίδιον τότε, νέον ἔτι θάλος* Koechly, *ἔλιπον ἔτι βρέφος ἐπιμαστίδιον τότε, νέον ἔτι θάλος* Hermann 232 primum *ἔτι* delet Badham | *τότ' ἔτι βρέφος* Seidler, *ἔτι βρέφος* delebat olim Hermann, *βρέφος ἔτι νέον ἔτι* delet Bothe, *ἔτι βρέφος ἔτι* eicit Hartung | *ἔτι θάλος*] *ἀταλὸν* Duport 232 sq. *ἔτι νέον θάλος ἐνὶ χερσὶν* (ceteris deletis) Maehly 234 *ἐν χερὶ ματρὸς πρὸς στέρνοισίν τ'* Elmsley | *στέρνοισιν* Markland

240 *τί μ'* Seidler | *τοῦ*] *τό με* Markland, *τὸ ἐκ* Musgrave | *λόγου*] *μόγου* Musgrave 241 *κυανεᾶν Συμπληγάδων* Aldina | *ἥκουσιν ἰσχὺν κυανεᾶν Συμπληγάδων* Jacobs 241 sq. etiam *κυανέαν Συμπληγάδων πέτραν φυγόντες* Bentley 242 *πλάνην φυγόντες* Reiske 245 *φθάνοις ἄρ'* Hartung 246 *τίνες; τί δ' ὄνομ'* olim, postea *τίνες γῆς δρόμον* (vel *ὁδὸν*) *ἔχουσιν* (vel *ἔχουσ' ἐπ'*) *ἀξένου*; Weil, *τίν' ἐς γῆν στόλον ἔχουσιν οἱ ξένοι;* Mekler | *τί δ' ὄνομ' ἔχουσιν οἱ ξένοι; λέγε* Ziegler | *γῆς νόμον* olim Nauck, *γῆς στόλον* Maehly

250 *τῷ ξυζύγῳ* Elmsley | *δὲ λέξον αὖ τί* Weil 252 *πῶς δ' εἵλετ' αὐτούς; ποῦ τυχόντες εἴδετε;* Blomfield 253 *αὐταῖς ἐπὶ* Dawes 256 *'πάνελθ', ὅπου* Herwerden 257 *θέλω*] fort. *ποθῶ*. Cfr. Or. 747 258 sq. delet Monk 258 *ἥκουσ' ἐξ ὅτου* Heath, *ἥκουσ' οὐδ' ὅπως* Markland, *ἥκουσ' οἶδ' ἀφ' οὗ* Dobree | *οὐδέ πω βωμὸς θαμά* O. Hense 259 *Ἑλληνοκμῆσιν* Mekler | *ῥοαῖς*] *φοναῖς* Nauck, *χοαῖς* Tournier. Post 259 versum intercidisse putat Bruhn 260 *ἐπεὶ 'ς* vel *ὅτ' εἰς* Maehly | *ἐκρέοντα* Elmsley 261 *ὑλοφορβοὶ* Aldina 262 *ᾗ τις* Bothe 263 *ὅρμος πορφυρευτικαῖς σκάφαις* Reiske 269 *χεῖρε* Markland, *χεῖρας* Mekler

273 sq. delet Schenkl 275 *ἀνομίᾳ*] *ἀμαθίᾳ* (olim *ἀλογίᾳ*) Nauck, *ἀμελίᾳ* olim coniciebam 276 *εὐχάς* Reiske 278 *οὐνθάδε* Tournier. Versum delet Herwerden 279 *ἡμῖν* Elmsley

280 *τἀπιχωρίᾳ* Reiske 281 *πέτρας* Brodeau 283 *τρέμων*] *τείνων* Bothe 284 *ἀλύων* Herwerden | *βοᾷ· κυναγὸν ὡς* Hermann, *βοᾷ κυναγόν, ὦ* Ladewig, *βοᾷ· κυνώπιδα* Nauck, *βοᾷ· κυναγὸν οὐ* Weil, *βοᾷ· κύν' ἀγρίαν* Lakon 285 *τήνδε δ' αὖθ' ὁρᾷς* vel *τήνδε τ'* (*οὐχ ὁρᾷς;*) Hermann 287 *ἐσσοωμένη* Hartung 288 *χιτώνων*] *ἐχιδνῶν* Markland, *χαλινῶν* Musgrave, *χλιδώνων* (olim *κενώνων*) Hermann, *χελυνῶν* Badham, *τρίτων αὖ* Kirchhoff (*τρίτων νῷν* Fra. Schmidt, mallem *τριταίων*), *γνάθων ὧν* Schoene *γνάθων αὖ* Rauchenstein, *κλύδωνος* Maehly, *φθιτῶν ὡς* Mekler | *ἡ δ' ἐγκότως μοι* Burges, *ἡ δ' ἄγχι νώτων* vel potius *ἡ δ' ἐκ σκοτεινῶν* Bothe, *ἣ δ' ἐγκυτὶς νῷν* olim Nauck, *ἣ δ' ἔχθιμόν τε* Kvičala, *ἣ δ' εἰς διωγμὸν* F. Gu. Schmidt, *ἡ δ' ἀγχιτέρμων* G. Wolff, *ἡ δ' αὖ τρίτη νῦν* Rauchenstein, *ἣ δ' ἔκχυτον νῷν* Heinisch | fort. *ἣ δ' ἐκ χιτώνων* ⟨*νυκτὶ προσφερῶν ἰδεῖν ἐμοὶ στομωτὸν*⟩ *πῦρ πνέουσα κτέ.*

290 *ἔχουσ' ἀπότροπον ἄχθος* Maehly, *ἔχουσ' ἄπειρον μόχθον* Mekler | *πέτρινόν τ'* Musgrave, *περὶ τὸν* H. Hirzel 290 sq. *'ἔχουσ', ἄποτμον ἄχθος, ὡς ἄτην βάλῃ ἐμοί* F. Gu. Schmidt 292 *ταῦτα φωνῆς σχήματ'* (vel *φωνῆς σήματ'*) Markland | *ταυτὰ μορμοῦς* (vel *μολπῆς*) Musgrave, *ταῦτ' ἄρ' ὀμφῆς* Burges, *ταῦτ' ἀπ' ὄρφνης* F. Gu. Schmidt 292 sq. *ἀλλ' ἐπλάζετο φθογγαῖς . . ὑλάγματι* Nauck 292—4 *ἀλλ' ἐξηπάτων* | *φθογγαί σφε . .* | *ἅς φασ' . . μιμούμεναι* Vitelli Post 293 nonnulla deesse putabat Kirchhoff, post 292 Bruhn 294 *ἅ φασ'* Brodeau, *ἃ 'φασκ'* Badham, *ἔφασκ'* Kirchhoff | *ὧν φασ' . . μυκημάτων* Bar-

thold 295 *ὡς θανούμενοι*] *ἐκφοβούμενοι* F. Gu. Schmidt, *ὡς θεώμενοι* Heimsoeth, *ὡς θανουμένου* Wilamowitz, *ὡς θηρώμενοι* Mekler, *ὡς αἰδούμενοι* vel potius *ὡς θολούμενοι* vel *ὡς θράσους κενοί* Stadtmueller, *ὡς δονούμενοι* Holzner. Litteras *μβ* super *θανούμενοι* scriptas nihil aliud significare putat Badham quam *μέλλων δεύτερος*, quo nomine eius temporis grammatici huiusmodi formas appellavissent 298 *παίει σίδηρον . . πλευράς θ' ἱείς* Hartung (*πλευράς θ' ἱείς* iam Reiske) | *λαγόνας*] *λογάδας* olim coniciebam | *λαγόνας εἰς λευρὰς* Reiske | *λαγόνας εἰς μέσας* Elmsley | *ἐκ πλευρᾶς συθείς* Badham | *πλευρὰς μέσας* Blaydes

306 *οὐ μακρῷ* Nauck 309 *προὔπτον πεσόντα* F. Gu. Schmidt | *εἶχεν* J. Heiland

312 *εὐπέκτοις* Reiske (vulgo olim *εὐπήκτοις ὑφαῖς* ex Luciano), *εὐπτύκτους* Hermann 316 *προσκειμένων* Fix

320 *τὸ κείνου* Hartung 327 *ἤρασσεν* Aldina 328 *ἀλλ' ἕν γ' ἄπιστον* Tournier | *ἐκ χερῶν*] *εὐχερῶν* Mekler 328 sq. *μυρίων γὰρ ηὐστόχει . . θύματ' ἐκ χερῶν βαλών* F. Gu. Schmidt 329 *οὐδ' εἷς* olim Nauck | *ηὐστόχει* Badham

330 *μόλις*] *τέλος* Maehly | *τε νῦν* Bothe 331 *περιλαβόντες* Cobet | *ἐξεκόψαμεν* Bothe, *ἐξεκρούσαμεν* Badham, *ἐξελέψαμεν* Hermann, *ἐξετρίψαμεν* Fix 332 *δόλοισι* Paley, *πέπλοισι* Koechly, *ἀποροῦσι* F. Gu. Schmidt, *κέντροισι* Mekler 334 *ὅδε δ' ἰδὼν* vel *εἰσιδὼν δ'* Elmsley | *ἐπιδὼν* Monk 335 *ὡς χέρνιβας* Aldina | *ἐς χέρνιβάς τε σφάγιά τ' ἐξέπεμπέ* (*ἐξέπεμπε* ex Aldina) *σοι* Pierson 336 *ηὔχου* Mekler | *εὔχου δ' ἔτειά γ'* Bothe | *εὔχου δὲ πολλὰ τοιάδ', ὦ νεᾶνί, σοι* F. Gu. Schmidt, etiam *εὔχου δ' ἐσαῦθις τοιάδ', ὦ νεᾶνί, σοι* Stadtmueller | *σοι ξένων*] *συζύγων* Bothe, *πολλά σοι* Paley 336 sq. vel *σοι συχνῶς* vel *ἀναλίσκῃς συχνοὺς* olim Bothe 337 *ξένους*] *νέους* Markland, *γένους* Bothe 339 delet Nauck

340 *σφαλένθ'* coniciebam 341 *Ἕλλην ὃς ἐκ γῆς* Scaliger, *Ἑλληνίδος γῆς* Elmsley 343 *ἡμεῖς ὅσια* (vel *οἵδε*) *φροντιούμεθα* Reiske, *ἡμεῖς οἷα φροντιούμεθα* Musgrave, *ἡμεῖς φροντιοῦμεν οἷα χρή* Badham (*οἷα δεῖ* Koechly), *ἡμεῖς φροντιοῦμεν οἷς μέλει* Herwerden, *ἡμῖν, οἷα δή, φροντιστέον* Maehly, *ἡμᾶς πάντα φροντίζειν χρεών* Wilke, *ἡμεῖς οὐκ ἀφροντιστήσομεν* Madvig, *ἡμεῖς ὅσια φροντιοῦμεν αὖ* vel *ὡς χρεὼν τιθείμεθ' ἄν* Stadtmueller, *ἡμεῖς οἳ καθορμιούμεθα* Mekler, *ἡμῖν ὥστε φροντίζειν μέλει* vel *ἡμῖν οἷς μέλει φροντιστέα* Holzner, *ἡμεῖς θεῖα φροντιούμεθα* Jerram 346 sq. delet Monk

351 post 349 collocat, deletis versibus 352 sq., Schenkl | *καὶ τοὔναρ ἦν ἀληθὲς ᾖ, σχῆμ' ἦν* Musgrave | *ναὶ τοῦτ' . . ᾐσθόμην πάλαι* Wfg. Bauer 352 *τοῖς δυσπότμοις γὰρ οἵ ποτ' εὐτυχέστεροι* Weil, *γὰρ* (*καὶ* Metzger) *τοῖσι δυστυχεστέροις* olim coniciebam. Post 352 lacunam esse suspicatur Kvičala 352 sq. *οἱ δυστυχῶς γὰρ . . ἄτερ κάκης πράξαντες* Musgrave, *χοἱ δυστυχεῖς γὰρ . . καλῶς πράξαντες* Mekler 353 *αὐτοὶ καλῶς* Seidler, *πάλαι καλῶς* Dindorf, *αὖθις καλῶς* Hartung, *αὐτίκα κακῶς* Enger, *τὸ πρὶν* (vel *πάρος*) *καλῶς* vel *αὐτοὶ πρὶν εὖ* Koechly, *αὐτοί ποτ' εὖ* Rauchenstein | *αὐτοὶ καλῶς πρὶν ζῶντες* Maehly, *οὐδ' αὖ κακῶς πράξασιν* R. Gebhardt, *ὅταν κακῶς πράξωσιν* A. T. Murray. Ante 354 aliquid excidisse putat Kayser 354 *τί δ' οὔτε* Enger 354 sq. *ἀλλ' εἴθε . . ἢ πορθμίς* Kirchhoff 355 *Συμπληγάδος* Markland 356 *ἂν ἤγαγ'* Matthiae, *κατήγαγ'* Badham 357 *Μενέλαν* Musgrave

358 *τῇ γ' ἐκεῖ* Markland 359 *οἳ* Reiske | *οἴμ' ὥστε* Kvičala | *Δαναΐδαις* Bothe

362 *γένειον . . εἰσηκόντισα* Markland 365 *αἰσχρὰ*] *οἰκτρὰ* F. Gu. Schmidt 366 *Ἀργεῖαί τέ με* (et 365 *δ' ἐμὴ*) olim Kirchhoff | *νιν*] *σὺν* Reiske 368 sq. non suo loco esse putat Maehly

370 *προεῖπας* Reiske, *προσείσας* Bothe, *προείπας* vel *προειπὼν* Hartung | *ἁρμάτων δ'* Aldina Ante 372 *οἴμοι* excidisse putat Bergk 373 *ἀδελφὸν τυτθὸν εἱλόμην* vel *ἀδελφὸν τύτθ' ἀνειλόμην* Kvičala | *ἀδελφὸν οὐκ* Koechly 374 *κασίγνητον στόμα* Bothe 374 sq. *κασίγνητον στόμα συνῆψα παιδός* I. M. van Gent 376 *πολλὰ*] *τἀμὰ* F. Gu. Schmidt | *ἀνεθέμην* Monk 377 delet Nauck 379 *πατρὸς*] *πάρος* Kvičala

385 *ὅπως ἄρ' ἔτεκεν ἡ* Bothe, *ὅπως ποτ' ἔτεκεν ἡ* Hermann, *ὅπως ἂν ἔτεκεν ἡ* Hartung, *ὅπως ἔτεκεν ἄρ' ἡ* Klotz, *ὅπως ἔθρεψεν* (vel *ἐθρέψαθ'*) *ἡ* Paley 385—91 delet Badham 386 *ἀνομίαν* Nauck (mallem *ἀλογίαν*) 387 ⟨*τε*⟩ *θεοῖσιν* Hermann 389 *τοὺς ἐνθάδ'*, deletis versibus 387 sq., Nauck

390 *τὸ φόνιον* F. Gu. Schmidt 395 *ἐπ'* delet Hartung | *διεπεραίωσε* (et 410 *λινοπόροισιν σὺν*) olim coniciebam, *διεπέρασε πόντον* Schoene, *διεπέρασε πόρτιν* Bergk 399 *ἔνυδρον* Markland

403 sq. *κούρα δία* Dindorf, *κούρα Διὸς* Monk 405 *βωμούς τε καὶ* Rauchenstein 407 *εἰλατίναις* Seidler | *εἰλατίνοις δικρότοιο κώπας* Kirchhoff 409 *ἔπλευσαν*] *ἤπειξαν* Musgrave, *πόρευσαν* Dindorf, *ἔστειλαν* vel potius *ἔπεμψαν* Rauchenstein, *ἔπλευσεν* vel *ἔπλευσ' ἄρ'* olim Kvičala, *ὥπλισσαν* O. Goram, *ἔσπευσαν* T. G. Tucker | *πόντια*] *νότια* (et 394 *πετόμενος*) Bergk

410 *ναΐόν τ' ὄχημα διεπόρευσαν αὔραις* Hartung | *λινοπόροις τ'* Markland, *λινοφόροις τ'* Musgrave, *λινοπόροισιν* Erfurdt, *λινοπόροισί τ'* Monk, *λινοπορεῦντες* Paley, *λινοτόνοισί τ'* vel *λινοτόνοις ἐν* Rauchenstein, *λιγυθρόοισιν* Bergk 412 *ἄξαντες* Musgrave 414 *ἐγένετ' ἐλπὶς* Monk | *ἐγένετ' ἐλπὶς ἀπ' ἄχεσι βοτὰ* Weil, *ἐλπὶς γείνατ' ἐπὶ πᾶμ' ἔριν ὅπλων* Mekler, *ἐγένετ' ἐλπὶς ἔν τε ποθήμασιν* England | *ἐλπὶς ἐξάγουσ' ἐπὶ πήμασιν* (deleto *βροτῶν*) Hartung | *ἐπὶ πήμασι βιότων* Musgrave (*βιότου* Bothe), *ἐπὶ πήμασι πόρων* Koechly, *ἐπί γε πήμασιν* Bergk, *ἐπὶ χρήμασι πόρων* Madvig, *ἔν τ' ἐπιπάμασιν* Housman 415 sq. *ἄπληστον* (vel *ἄπλατον*) *ἀνθρώποις ὄλβον βάρος* Elmsley 416 *βάθος* olim coniciebam | *ᾇ φέρωνται* Bothe 418 *κεναῖς δόξαις* Reiske, *κενόδοξοι* Heath 419 *γνώμας οἷς μέγα καιρὸς* Bothe | *γνώμα τοῖς μὲν* Monk, *γνώμα δὲ τοῖς μὲν* Rauchenstein | *ὁρμὰ* (vel *σπουδὰ*) *δ' οἷς μὲν ἄκληρος ὄλβον* Holzner | *ἄκηρος* vel *ἄκληρος ὄλβον* Seidler | *οἷς μετέκαιρος ὄλβον* Hermann | *ἄκυρος ὄλβον* Kvičala, *ἄπειρος ὄλβον* Schenkl, *ἄμοιρος ὄλβον* O. Hense 419 sq. *ὁρμὰ δ' οἷς μὲν ἄκαρπος ὄλβου, τοῖς δ' ἄσμενος ἥκει* F. Gu. Schmidt, *γνώμᾳ δ' οἷς ἔνι καιρὸς ὄλβου, τοῖς δ' ἐς μέτρον ἥκει* Tucker

420 *εἰς ἴσον* Lachmann, *αἴσιμος* Maehly 421 *πῶς πέτρας συνδρομάδας* Badham 422 *ἀΰπνους*] *ἀίκτους* Wieseler 423 *ἀκτᾶς τ'* Bergk 425 *παρ' ἅλιον*] *παρ' ἄβιον* Musgrave, *παράλιόν τ'* Monk, *παρ' ἀλίμενον* vel potius *ἀλίμενον* coniciebam 427 sqq. *κόραι Νηρηΐδες χοροῖσι μέλπουσιν ἐγκυκλίοις* Paley 428 *Νηρέως κάλλιστα χοροὶ* (et 445 *χειρὶ*) Monk | ⟨*ἅμα*⟩ *χοροὶ* Rauchenstein 429 *μελπουσᾶν* Markland, *μέλπουσ'* Bothe | *μέλπουσί νιν κυκλίοις* Wilamowitz

430 κἂν πλησιστίοισι Musgrave, πῶς πλ. Rauchenstein, ᾗ πλ. Bergk, ἐν πλ. Fritzsche, ᾗ πλ. Bruhn 432 εὐναίαν vel potius εὐνᾴων (εὐνάων) Bothe, εὖ ναίων Hartung, εὐηρέων vel potius εὔδιον Bergk, εὐπειθέων (olim εὐθείᾳ) Rauchenstein, εὐαγῶν Weil, εὐπαγῶν vel εὐπάκτων Herwerden 433 ⟨ἅμ'⟩ αὔραις Bruhn | αὔραισιν Heath | αὔραις ᾗ Bothe 434 ἔπλευσαν ᾗ Ζεφύρου Bergk | καὶ πνεύμασι Koechly | πνοιαῖσι Aldina 436 λευράν τ' Musgrave 436 sq. ἀκτὰν Ἀχιλῆος δρόμους καλλισταδίους τ' Mekler

442 χαίταν ex *L* referebatur, habet Aldina 444 ἑλιχθεῖσ' ἐν Markland, ἑλιχθεῖσ' ὦ Musgrave, φοινιχθεῖσα Badham, χερνιφθεῖσα Bergk, εὖ ῥανθεῖσα Rauchenstein, ἁγνισθεῖσα Koechly, παλαχθεῖσα Mekler 444 sq. λαιμότομος δεσποίνᾳ θάνοι Hartung 445 σφαχθεῖσα χερὶ θάνῃ Paley 446 δοῦσ' delet Bothe 447 ἥδιστ' ἂν τόδ' ἀγγελίας Markland, ἡδίστην (ἡδίσταν Seidler) δ' ἂν ἀγγελίαν Musgrave, ἡδύ τ' vel potius χἤδιστ' ἂν τήνδ' ἀγγελίαν Bothe

452 καὶ γὰρ ὀνείρασι συμβαίη 'ν Markland, καὶ γὰρ ὀνείροις ἐπιβαίην Hermann, καὶ γὰρ ὀνείροισι μοι εἴη 'ν Hartung, καὶ γὰρ ὁμαίμοσιν ἐμβαίην Badham, εἰ γὰρ ὀνείροισι συνείην Kirchhoff (ὀνείροισι συνείην iam Fritzsche), εἰ γὰρ ὄνειροι συμβαῖεν Kvičala, εἰ γὰρ ὀνείρατα συμβαίη Bergk, εἰ γὰρ ὀνείροις ἴσον εἴη (olim εἰ γὰρ ὀνείροις ἴσα συμβαίη μοι πόλει πατρῴᾳ) Koechly, εἰ γὰρ ὀνείροισι γένοιτ' ἐν Rauchenstein, τὰν (olim σὺν) γὰρ ὀνείροις ἀποβαίη Weil, εἰ γὰρ ὀνείροις ἴσα φαίη Fra. Schmidt, μή μοι ὀνείροις μόνον εἴη olim Ziegler, εἰ γὰρ ὀνείροις ἴσα κραίνοι vel σὺν γὰρ ὀνείροις πόδα θείην olim coniciebam, καὶ γὰρ ὄνειαρ συνοναίμην Mekler, καὶ γὰρ ὀνείροις ἐδάην ἐν Semitelos 452 sqq. κἂν γὰρ ὀνείροισι συνείην . . τερπνὴν . . ἀπόλαυσιν, κενήν περ, ἀνόλβῳ Herwerden 453 δόμοις] οἴκοις Aldina 454 δρέπουσ' ὕμνων Badham | μύθων olim Musgrave, ὕπνων Hermann | ἀπολαύων olim Dindorf 454 sq. τερπνῶν θ' ὕμνων ἀπολαύοιν κοινὰν κτἑ. vel τερπνῶν ὕπνων δ' ἀπολαύειν κοινὰ χάρις ὄλβῳ Paley | ἀπόλαυσιν κεινάν, χάρις ὄλβῳ Madvig 455 κοινοῦν O. Goram | κεινὰν χάριν ὄλβου Fritzsche, κοινὰν χάριν ὄλβου Koechly, κοινὰ χάρις ὄλβῳ Rauchenstein 456 διδύμας Schaefer 458 sqq. verba σιγᾶτε . . βαίνει post ἀνήρ 462 collocat Elmsley (459 sq. post 462 transponit Bergk), delet Monk

465 sq. οὐχ ὁσίαν Ἕλλησι διδοὺς Bothe 466 Ἕλλησι δοθεὶς Kirchhoff, Ἑλληνοθύτους Nauck, Ἕλλην ἀδίκους τ' Maehly, ἀλλ' αἰσχίστας Heimsoeth, ⟨θηρῶν μόνον αἷμ'⟩ Ἕλλησι διδοὺς Mekler, ἄλλοισι λόγοις olim coniciebam | Ἕλλησι δίδωσιν ἀνάγκῃ Rauchenstein | (διδοῦσαν φαίνει Kvičala) | ἀποφαίνει Kirchhoff, ἀναραίνει Hartung 467 μὲν delet (εἶεν non seponens) Milton | ὡς ἕξει καλῶς Blaydes

471 παροῦσιν ὡς νομίζεται Naber 473 sq. πατήρ τ'; ἀδελφὴ δ', . . τυγχάνει, οἵων Markland 475 τίς οἶδεν εἰ H. Cron 476 τίνες τ' ἔσονται Heimsoeth 477 ἕρπει· τοῦδέ γ' οἶδ' οὐδεὶς ἄκος Burges | κακόν] ἀπὸν olim Musgrave, βροτῶν Kirchhoff, πόρον (et antea οὐδέν') Kayser, ὅποι Koechly, μαθών Maehly, ἄκος, deleto v. 478, F. Gu. Schmidt, τέλος Weil, πάρος Herwerden, σκοπόν Mekler. Post 477 lacunam (ὁπηνίχ' ἥξει χὠπόθεν κἀφ' ὅντινα) statuit Bruhn 478 δυσπαθές Musgrave

480 μικροῦ Lenting 481 μακρὰν Nauck | μικρὸν δ' ἄποικοι χρόνον O. Goram, μακρὰν δ' ἀπ' οἴκων χθονὸς (γῆς L. v. Sybel) H. Hirzel |

ἔσεσθ' αἶ αἶ κάτω Musgrave, ἔσεσθ' ἐκεῖ κάτω Elmsley, ἔσεσθε δὴ κάτω Dobree 482—91 et 494, 496 Pyladi tribuit Monk (494 iam Blomfield) 482 sq. κἀπὶ τοῖς μέλουσι νῷν κακοῖς τί λυπεῖ σ' olim Kvičala, κἀπὶ τοῖς μένουσι νὼ κακοῖσιν ἀλγεῖς F. Gu. Schmidt 483 κακοῖσι λυπεῖ γ' Markland, κακοῖς ἀλυκτεῖς Musgrave, λυπεῖ κακοῖσιν Cobet, κακοῖς ἀλύεις Bergk 484 κτενεῖν (vel κτανεῖν) Seidler 485 οἴκτῳ] ὄγκῳ vel κόμπῳ Musgrave 486 οὐχ] οὐδ' Hermann | οἰκτίζεται] ἀκκίζεται Mekler 487 ἐξ] ἀνθ' olim coniciebam

491 καὶ γιγνωσκόμην] κοὐκ ἀρνούμεθα vel κοὐκ ἀναίνομαι coniciebam, κοὐκ ἀλύσκομεν Mekler 492 ἐνθάδ'] εἴπατ' Weil | τοὔνομ' ὢν Ἑλλὰς γένος vel ὄνομα γοῦν Ἑλλὰς γεγὼς F. Gu. Schmidt, ἐνθάδ' ὢν ὧδ' ἄσμενος Mekler 492 sq. Πυλάδης ἄρ' ὑμῶν πότερος ἦν κεκλημένος (vel πότερος ὃς κικλήσκεται), ceteris deletis, Usener 493 λέλεκται Elmsley, κέκληται Kvičala 494 ὅδ'· ἐς τί Pierson | ὅδ' ἔστιν, εἴ σοι Porson. Versum Pyladi adsignat Blomfield 495 (Ἕλλην εἶ Markland), Ἑλλήνων Elmsley 498 γύναι] γονῇ F. Gu. Schmidt

500 τὸ μὲν] τοὔνομα Burges | κεκλήμεθ' apogr., unde κεκλῄμεθ' Hermann 503 ἦ φρονεῖς Hermann 505 σοι] σή Nauck 507 κωλύει σε τί Monk

511 φυγαῖς Monk 514 ὥς γ' Hermann, ὅσ' Musgrave | τῆσδ' ἐμῆς Markland, θεὶς ἐμῆς Wfg. Bauer 516 σὺ τοῦδ' ἔρα Barnes, στύγους ἐρᾷ vel σύ τοι πέρα Musgrave, σύ γ' οὖν ἔρου Maltby, σὺ τοῦθ' ὅρα Jacobs, σὺ τοῦτ' ἔρου Lenting σὺ τοῦτ' ἐρεῖς Rauchenstein 518 ἰδεῖν Scaliger 521 ἀφῖκται Μενέλεω δάμαρ πάλιν (vel πάλιν γυνή); F. Gu. Schmidt 522 κακῶς λιποῦσα Herwerden 527 sq. post 520 transponit, eiciens cum discipulo Schmolling 529 sq., Usener 529 τοῦτ' ἔτ' ἀνερέσθαι Semitelos

533 ὦ πότνια, σῶς ἐστι Canter | ἔστιν ἆρ' Scaliger | σῶς γάρ ἐστι Λαέρτου γόνος Markland | ὦ ποτνιάδες, ἔστιν γὰρ ὁ Bothe 537 Θέτιδος] Ἀχιλεὺς Monk 538 οὐκ ἔστιν ἄγαμ' ὃς λέκτρ' olim, postea οὐκ ἔστιν· ἄλλοις λέκτρ' Weil, οὐκ ἔστι μέλε' ὃς λέκτρ' R. Haupt 539 ὡς φάσκουσιν olim coniciebam

541 παῖς δ' Hermann 543 στρατηγός; τὰν δόμοις (vel τὰκ λέχους) εὐδαιμονεῖ; Reiske | εὐδαίμονα Markland

552 κεῖνος γὰρ Pierson, δεινῆς γὰρ Markland, ἰδίας γὰρ Heimsoeth | ἐκ δάμαρτος Koechly 555 εἰ] ἢ olim Nauck 556 ἔτεκ', αὐτὸς Hartung 558 τήνδε] τῷδε Hermann, τῇδε Bothe, δῆθε Fix et Witzschel, πῆμα F. Gu. Schmidt | σφ' ἀντιτιμωρούμενος Koechly, μητρὸς ἐκπράσσων φόνον Paley, τήνδε τιμωρῶν δίκην Weil, τὴν δίκην ἀρούμενος Semitelos 559 φεῦ· ὡς εὖ] ὡς φεῦ Nauck | κακὴν Elmsley

560 οὐ τὰ] οὔτι England | θεῶν γ' Paley 563 ἔστ' οὔτις λόγος Monk, ἔστι τίς λόγος A. Elter 566 ἀχάριτ' Musgrave | ἀχάριτον ὤλετο Elmsley | ἀπώνατο Nauck 567 (ἔστ' ἔτ' Ἄργει παῖς πατρός; Earle)

571 πτηνῶν] τυφλῶν Nauck. Post 571 lacunam (κείνῳ δὲ μὴ 'πίχαρμ' ὀνειδίσῃς, ἐπεὶ) statuit Mekler 572 ταραγμὸς δ' Wilamowitz

573 ἑνὶ δὲ λείπεται μόνον vel ἓν δὲ λείπεται, πόνος Musgrave | λυπεῖ τοι Schoene (λυπεῖ τοι μέγα Schenkl), λυπηρὸν Koechly | λείπεται ex nota in margine adscripta λείπει ortum esse suspicatur Paley | ἔνι δὲ λυπεῖσθαι μόνον Herwerden, ἓν δὲ λείπεται θανεῖν Wfg. Bauer. Post 573 nonnulla excidisse putat Monk 573 sq. ἓν δὲ λυπεῖσθαι μόνον· ὅ τ

οὐκ Hermann, *ἓν λελάμπρυνται μόνον· ὅδ' οὐκ* Heimsoeth, *ἓν δ' ἐμοὶ πέρα λόγου· ὅδ' οὐκ* F. Gu. Schmidt. Post *ἓν δὲ λείπεται μόνον* versum excidisse cum Monkio putat Dindorf, in 574 *ὅ τ'* scribens. *ἓν δὲ λυπεῖσθαι μένει· ὁ δ' οὖν* England 573 sqq. *ἓν δὲ λυπεῖται μόνον* — „*ὅ τ' οὐκ ἄφρων χὠ μάντεων . . ὄλωλε*“ — *τοῖσιν εἰδόσιν* Badham

574 *ὅτ'*] *ὁ δ'* Bothe, *ὃς* olim coniciebam | *ὅτ' οὐκ ἄφρων τις μάντεων* H. Cron, *ὅτ' οὐκ ἄφρων τις ὢν θεῶν* Polle 575 *ὡς ὄλωλα* Hardion | *τοῖσι δείμασι* (vel *τῷ συνειδότι*) Musgrave, *τοῖς ἀνειδέσιν* Bothe 576 *ἡμῶν εἰσιν οἱ* Nauck, *ἡμῶν φίλτατοι* Rauchenstein, *ἡμῖν οἱ φίλοι* Koechly, *ἡμῶν εὐγενεῖς* olim coniciebam, *ἡμεῖς; χωρὶς οἱ* Mekler, *ἡμεῖς; οἵ γ' ἐμοὶ* Bruhn 579 *ὑμᾶς τ' ὀνήσοντ', ὦ ξένοι, καὶ τάσδ' ἅμα* Reiske, *ὑμῖν τ' ὄνησιν, ὦ ξένοι, ταύταις θ' ἅμα* Markland 580 *μάλιστά γ' ὧδε* Porson, *μάλιστα τοῦτο* Nauck, *μάλιστα τῇδε* Heimsoeth, *μάλιστά γ' αὐτὸ* Mekler | *τὸ δ' εὖ γ' οὕτω μάλιστα γίγνεται* Bothe, *τὸ δ' εὔνουν τότε μάλιστα γίγνεται* vel *τὸ δ' εὖ μάλιστα γίγνεσθαι φιλεῖ* (vel *γίγνεται βροτοῖς*) Badham, *τὸ δ' εὖ μάλιστά που γενήσεται* (vel *μάλιστ' ἂν ὥς γένοιτό τῳ*) Paley

581 *ἔχοι* Aldina, *ἔχῃ* Hartung 586 *τὸν νόμον δέ που*, deleto v. 587, Herwerden 587 *θνήσκων γε* Jacobs | *θνήσκειν, θεοῦ δίκαια ταῦθ' ἡγουμένης* Dobree | *θνήσκειν θεοῦ τε* (vel *τε τῆς θεοῦ*) *τάδε* Hartung. Pierson etiam delet *ταῦτα* 588 *ἄγγελος μολὼν* Jacobs, *ἀγγείλας, μολὼν* Hermann, *'Αργόλας, μολὼν* Schoene, *ἀγγεῖλαι θέλοι* (vel *θέλων*) vel *οὐκ ἦν γὰρ ὅστις τὰς ἐμὰς ἐπιστολὰς* (ceteris in v. 588 sq. deletis) Paley, *ἔμπαλιν μολὼν* Heimsoeth, *'Αργεῖος μολὼν* olim coniciebam, *ἀσφαλῶς μολὼν* Holzner 588 sq. *ὅστις ἂν κοῖλον μολὼν εἰς Ἄργος αὐτὸς* Reiske, *ὅστις 'Αργείαν μολὼν εἰς γαῖαν αὖθις* Weil 589 *αὖθις*] *οὐδ' ὃς* olim Nauck | *τὰς ἐμάς τ'* (et 588 *ἀγγείλαι*) Maltby, *τάς τ' ἐμὰς* Elmsley, *τὰς δ' ἐμὰς* Seidler | *ἐμὰς ἢ 'πιστολὰς* Markland

592 *οἶσθας οὕς τ' ἐγὼ φιλῶ* olim Nauck, *οἶσθά γ' ὥστε μ' ὠφελεῖν* Kirchhoff, *οἶσθας, ὡς κἀγὼ θέλω* Bergk, *οἶσθά γ', ὡς κἀγὼ θέλω* vel *χοὓς κἀγὼ φιλῶ* Badham | *χοὓς ἐγὼ φιλῶ* Musgrave, *δοὺς ἀγὼ θέλω* etiam Badham, *χὡς κἀγὼ θέλω* vel *χοῖς πέμψαι θέλω* Rauchenstein, *χοῖς κἀγὼ μέλω* England (mallem *χὧν κἀγὼ μέλω*), *χοῖς σ' ἀποστελῶ* Mekler 592 sq. *οἶσθα χοὓς κἀγώ, τέλος σῶσόν τε καὶ σὺ . . λαβοῦ* Weil 593 *σώθητι καὶ ζῇ* Canter, *σώθητ' ἐκεῖσε* Musgrave, *σώθητι καί σοι* Boissonade (*καὶ σοὶ* Holzner), *πείσθητι καὶ σὺ* olim Dindorf, *πείσθητι κἀμοὶ* Kayser, *σώθητι κοἶσε* olim coniciebam | *σώθητι· καὶ γὰρ μισθὸς οὐ σμικρὸς λαβεῖν* Kirchhoff, *πείσθητι κἄστι . . λαβεῖν* Stadtmueller | *μισθὸν οὐκ ἰσχνὸν* vel *οὐ γλισχρὸν* Musgrave, aptius foret *οὐ μεμπτόν* 595 *πόλις*] *νόμος* Nauck 597 *ξένη*] *γύναι* Markland 598 delet Nauck

600 *οὗτος δὲ μόχθων τῶν ἐμῶν συνέμπορος* Nauck, *οὗτος δὲ συμπλεῖ, τοῦδ' ἑκὼν μοχθῶν χάριν* (vel *συμπλεῖ τῷδ', ἐμοῦ μοχθῶν χάριν*) F. Gu. Schmidt 603 *ἄλλως* vel *ἴσθ' ὡς γενέσθω* England

610 *φίλοις γ'* Monk 615 *πολλή γε* Koechly 616 *προμηθία* Tournier 618 *προστρόπαι'* olim Elmsley 619 *ἄζηλ' ἄγῃ* Mekler

621—4 delet Herwerden (623 sq. delet H. Mueller) 621 *θύεις σὺ* Prinz 626 Hesychii glossam *εὐρῶπις· ἡ πατρὶς* corrigens in *εὐρώπης πέτρας* sic Hesychium legisse putat Kuster

630 *καὶ μὴν* Nauck. Inter 630 et 631 versum excidisse putat

Maehly 631 ἀλλ' ὧν] ὅσων Nauck | ἀμῶν γε δυνατὴν οὐδ' O. Goram 632 πρέποντα γάρ Nauck, πόαν τε γάρ O. Goram 633 ὑγρῷ τ' ἐλαίῳ Nauck | χρανῶ τ' ἐλαίῳ σῶμα σὸν κοίτας θ' ἔσω O. Goram | κατασβέσω] καταστελῶ Musgrave, κατασκεδῶ Geel, καθαγνίσω Camper, καταψεκῶ vel potius κατακλύσω Koechly, στέψω κάτα Bergk, καταπλάσω Rauchenstein, κατασπερῶ Ziegler, καταρρανῶ Gloël | σὴν σποδὸν κατασβέσω vel σὴν κατασπείσω σποδόν olim coniciebam. Versum, quem omisit ed. Aldina, delet Markland 637 μή μοι λάβῃς Reiske, μὴ 'μοὶ ἀναθῇς Hartung, μή μοι 'γκαλῇς Kirchhoff (debebat 'γκάλει), μὴ 'μοὶ ἐμβάλῃς coniciebam, μὴ 'μοὶ βάλῃς F. Gu. Schmidt 639 ἴσως] ἴσθ' ὡς Maehly 639—42 ante 725 collocat Bergk

640 ὃν] ὧν ed. Brubachiana | φιλῶ] θέλω Markland 642 λέγουσ' ἀπίστους Portus 643—57 choricas partes hemichoriis distribuit Hermann, singulis choreutis Kirchhoff 643 κατολοφύρομαι duplicabat olim Hermann, κατολοφυρόμεθα conicit Weil 644 post ῥανίσι supplet ἐν κάρᾳ Hermann, βαρβάρων (vel δυσσεβῶν) Elmsley, ἀξένων Camper, ἀνοσίοις Hartung, ἐν βραχεῖ Rauchenstein, μέλεον Maehly, ὦ μέλεος Weil, σὺν νόμῳ Mekler 644 sq. ῥανίσι μελόμενον ῥανίσιν Seidler 646 οἶκτος μὲν οὐ ed. Brubachiana, οἶκτος μὲν οὖν Reiske, οἶκτος γὰρ οὖν (olim οἶκτος γὰρ οὐ ταῦτ', ἀλλὰ χαιρηδὼν) Bothe 647 σὺ (in apogr.) δὲ τύχας μάκαρ· σὲ δ', ὦ νεανία Hermann, σὲ δέ, νεανία, τύχας μακαρίας Monk, σὲ δ', ὁ τύχας μακάριος, ὦ νεανία Schoene | μάκαρος, ἰὼ νεανία Seidler, μακαρίας, ὦ νεανία Badham, μακαίρας, ὦ νεανία Kirchhoff 649 ὅτι ποτ'] ὁπότ' Bergk | ὅτι ποτ' ἐμβάσῃ vel potius ὅς ποτ' ἐπεμβάσῃ Seidler

650 τοι] τάδε Elmsley 651 σχέτλιαι Monk 651 sq. ὦ σχετλίῳ πομπᾷ φεῦ φεῦ διόλλυσαι Bergk 652 φεῦ φεῦ, δύ' ὀλλῦσαι Musgrave, σὺ δὲ διόλλυσαι (deletis voc. φεῦ φεῦ) olim Dindorf, φεῦ φεῦ, ἀπόλλυσαι Kirchhoff, φεῦ σὺ διόλλυσαι Schoene | διόλλυσθαι Greverus 652 sq. ΠΥ. φεῦ φεῦ. ΧΟ. σὺ δὲ διόλλυσαι. ΠΥ. αἲ αἴ Monk 652 sqq. φεῦ φεῦ· διόλλυσθαι (αἴ, αἴ, αἴ, αἴ) πότερος ὁ μέλλων; Markland | δύο διολλῦσαι, φεῦ φεῦ, αἲ αἲ αἲ, πότερον, ὦ μελέω (ἔτι . . φρήν) σὲ πάρος κτέ. Bothe | διολλύμενος, αἰαῖ, πότερος ὁ μᾶλλον αὖ Hartung, φεῦ φεῦ, δύ' ὀλλῦσαι . . πότερος ὃν μᾶλλον Weil 654 πότερος ὁ μᾶλλον Musgrave, πότερος ὁ μὴ μέλλων Schoene, πότερος οὐ μέλλων Kvičala, πότερος ὁ μέλεος ὢν Koechly, πότερος ὁ μᾶλλον μέλων Bergk, πότερος οὐ μέλλει Wfg. Bauer, πότερος οὐ τλήμων Polle, πότερος ὁ μέλλων ⟨ἔχειν ἔλεον ἐλάσσω φίλοιν⟩ Mekler 655 ἀντίλογα Markland 656 σε πάρος ἤ μ', 651—6 Pyladi tribuens, Greverus 658 ἑλληνικοὺς Bothe, Ἑλληνικῶν vel Ἑλληνικὰ Nauck

665 ξένη] γυνὴ Markland 666 'Αργειῶτις Nauck 668 κοινὰ] κεδνὰ F. Gu. Schmidt 669 τἄλλα δὲ Monk

671 ὧν τ' Kirchhoff | τις ᾗ Hartung 672 δίελθε Tan. Faber | διῆλθε κἄπορον Musgrave | διῆλθε χἄτερος λόγος μέ τις Hartung 673 τίς Hartung | ἀμείνον' ἂν λάβοις Bothe 675 κοινῇ γ' Reiske | κοινῇ δὲ πλεύσας Elmsley, κοινῇ γε πλεύσας Lenting, κοινῇ 'ξέπλευσα Badham, κοινῇ πέπλευκα Weil | κοινῇ με δεῖ πλεύσαντα καὶ κοινῇ θανεῖν Herwerden 677 τ' ἐν] τε Lenting 678 πολλοῖσιν, εἰσὶ γὰρ κακοί F. Gu. Schmidt 679 προδοὺς σὲ L. Dindorf | προδούς σε, σωθεὶς Erfurdt, etiam προδούς σε, σωθείς τ' Elmsley, προδούς σε, σωθεὶς δ' vel σωθεὶς (omisso δ') Badham, προδούς σε νοστεῖν Heimsoeth | προδούς σε σωθεὶς αὐτὸς εἰς οἴκους μολεῖν Hartman 679 sq. delet Klinkenberg

680 καὶ φθονήσας Bothe, καὶ δολώσας Rauchenstein | καὶ φονεῦσαι κἀπὶ Reiske 680 sq. καὶ φονεῦσαί σ' . . ῥάψας Bergk, καὶ φονήσας . . ῥάψαι Mekler 681 σῆς] τῆς Bothe. Versum olim delebat Kvičala

682 ἄκληρον ex *P* referebatur, quod recepit Hermann | γαμῶ Reiske. Versum delet Dindorf 685 delet F. Gu. Schmidt 686 ψόγον Bothe

687 etiam τἀμὰ κάκ' ἐμὲ δεῖ φέρειν Porson, κἀμὲ δεῖ φέρειν κακά Bothe, τἄμ' ἄδην φέρω κακά Geel, τἄμ' ἅλις φέρειν κακά Bergk, τἀμὰ κἀμὲ δεῖ φέρειν coniciebam, τἀμὰ δεῖ μ' αἴρειν κακά Semitelos 689 λυπρὸν] λυγρὸν Markland

690 ταὔτ' L. Dindorf, πᾶν Kirchhoff 692 λύειν βίον Is. Vossius, λήγειν βίον Markland, λῦσαι βίον Schenkl | πράσσων θ' . . λύσω βίον Kvičala 695 ἔκ τ' ἐμῆς vel ἐξ ἐμῆς θ' Markland 695 sq. εἴ 'ξ ἐμῆς ὁμοσπόρου κτησόμενος Mekler 696 ἔδωκα σοὶ Elmsley 697 ὄνομά τ' ἐμοῦ μένοι (μένοι Reiske) γ' ἂν οὐθ' ἅπας δόμος Markland | ὄνομά τ' . . οὔτ' vel ὄνομά γ' . . οὐδ' Lenting | ὄνομά τε διαγένοιτ' ἂν vel potius σωτὴρ γένους γένοι' ἂν Herwerden, ὄνομά τ' ἐμοῦ σέβοιτ' ἂν Tournier, ὄνομα γένους μένοι τ' ἂν F. Gu. Schmidt, μνήμη δ' ἐμοῦ γένοιτ' ἂν Stadtmueller

701 σε] σοι Hartung 705 φόνον Monk

710 ἐνέγκας Markland | ἄχθῃ Barnes 712 θέμενος Ἑλλάδος προσωτάτω Nauck 714 sq. delet Wilamowitz 717 sq. ἐπεὶ οὔ σ' ἐγὼ βλέποντα μᾶλλον ἢ θανόνθ' ἔξω φίλον Weil 718 βλέπονθ' ὁμοίως καὶ θανόνθ' Vitelli (malim θανόνθ' ὁμοίως καὶ βλέπονθ') 719 σ' οὐ διαφθερεῖν λέγω F. Gu. Schmidt 719 sq. post 715 collocat, 720 εἱστήκεις scribens, Holzner, delet Paley

720 καίτοι κἀγγὺς ἕστηκας Erfurdt, καίπερ ἐγγὺς ἑστηκὼς vel potius ἑστῶτος Elmsley, κεἰ τοὐδ' ἐγγὺς ἕστηκας Monk 722 λίαν] δεινὰς Maehly, τάχ' αὖ (vel δυῶν) F. Gu. Schmidt, πάλιν J. Heiland | ὅταν] ὅτων Reiske 723 sq. μ' ἔτι· γυνὴ γὰρ ἤδη F. Gu. Schmidt 725 προσεντρεπίζετε Markland 726 μέλοντα Earle 727 πολύθροοι Scaliger 728 πάρεισιν, ὦ ξέν' Hermann

730 πέσῃ] προβῇ coniciebam 731 ἔξω δὲ ταρβῶ μὴ πόδα στήσας χθονὸς Semitelos | ἀπονοσφίσας χθόνα O. Hense | χθονὸς] χθόνα Kirchhoff, δόμον Koechly, ξένης Stadtmueller, δόμους F. Gu. Schmidt 737 τῷδε] τῶνδε Nauck

740 εἰκαῖον Lindau, etiam μάταιον coniciebam 741 τυράννοις Kirchhoff 742 καὐτὸν Markland 744 δώσω Pyladi, cetera Iphigeniae tribuit Aldina | δώσω . . τοῖς ἐκεῖ Reiske, δώσω . . τοῖσι σοῖς Bothe, etiam δώσω . . τοῖς γε σοῖς Lindau | „minus probabiliter δώσω in δώσειν mutes“ Dindorf, δώσειν Bothe | δώσω (vel δώσειν) λέγ' οὖν δὴ F. Gu. Schmidt | (τήνδε δέλτον σοῖς φίλοις B. Lakon) 747 Oresti tribuit Aldina | τοῖσδ' ἐνόρκιον Hartung 749 ἄνακτά γ'] ἀνάκτορ' Nauck

753 ὅ τι παρήλθομεν λόγον Kirchhoff 754 αὖθις ἔσται καιρός Pierson, αὖθις ἔσται (ἔστω Fix) κοινός Markland, ὀρθὸς ἔσται καί νυν Musgrave, οὔτις ἔσται καινός Monk, etiam οὔτις ἔστ', ἐκεῖνος Bothe, αὐτὸς ἔσται καιρός Schoene, αὐτίκ' ἔσται καιρός Schenkl, εὐθὺς ἔστω κοινός Enger, αὖθις ἔσται καινός (et κακῶς pro καλῶς) Kirchhoff, ὅστις ἔσται, κοινός Kvičala, εἴ τις, ἔστ' ἀκμαῖος F. Gu. Schmidt, αὖ τίς ἔσται καινός (et καλῶς τάδε) Wesener, ἀντεφέστηκ' αἶνος Mekler, ἡδὺς ἔσται

κεῖνος Polle, *ἄγε δὸς εἰς τὸ κοινόν* Holzner, *αὐτίκ' εἰς τὸ κοινόν* C. Busche | *κακῶς ἔχῃ* Scaliger 756 *κυμάτων κάτα* Herwerden, *κυμάτων ἄγρα* F. Gu. Schmidt, *σελμάτων μέτα* Koechly 759 *δρᾶσον* Scaliger | *πολλὰ δ'* (vel *γ'*) *ἐκ πολλῶν* Markland | *πολλῶν*] *πλοίῳ* Musgrave, qui etiam *πόλλ' ἄγρα πολλῶν* proponit, *πόλλ' ἂν* et *κυροῖ* Bothe, *πολλοῖς* cum Hermanno Nauck, *πόντῳ* Herwerden

763 *τἀπεσταλμένα* Monk 765 *ἐμοί*] *ἅμα* Heimsoeth 766 *τῶν θεῶν τ'* Markland, *τῶν θ' ἑῶν* Bothe 767 *σήμαινε τῷ* (vel *σήμαιν' ὅτῳ*) *χρὴ* Elmsley, *σήμαινε δ' ᾧ με* Monk, *σήμαιν' ὅτῳ δὴ* Badham | *ᾧ*] *οἷς* Markland

773 *λόγον δ'* Markland, *λόγους* et *μοι* Bothe 775 *θέας* Toup 777 (*εὑρήμεθον* Markland) 778 *ἀραῖος* Blomfield 779 *ἵν' αὖθις τοὔνομ' εὖ κλύων μάθῃς* Hermann

780 *ὦ θεοί* et 781 sq. Oresti tribuit Hermann 782 *τάχ' οὖν σ' ἐρωτῶσ'*, versum Iphigeniae tribuens, Markland | *τάχ', οὐδ' ἐρωτῶν σ', εἰς τὰ πίστ'* Musgrave, *ΙΦ. τάχ' οὖν ἐρῶ· τῶν δ' εἰς ἄπιστ' ἀφίξομαι* Seidler, *τὰ δ' ἐμπόρων πω κεῖσ' ἄπιστ' ἀφίξεται* anonymus, *τάχ' οὐκ ἐρωτῶσ' εἰς ἄπιστ' ἀφίξομαι*, versum post 811 transponens, Hermann, *τάχ' οὖν* (*ἐπῶν τῶνδ' εἰς* vel potius) *ἐρῶ 'γὼ κεἰς ἄπιστ' ἀφίξομαι* Badham, *τάχ' οὖν ὁρῶ γ' ὡς εἰς ἄπιστ' ἀφίξομαι* Schoene, *τάχ' οὐκ ἐρωτῶσ' εἰς τὰ πίστ' ἀφίξομαι*, versum ante 810 collocans, Hartung, *κλύων, ἐρωτῶν δ'* (vel *τάδ' ὡς ἐρωτῶν σ'*) *εἰς ἄπιστ' ἀφικόμην* Kirchhoff, *ΙΦ. τάχ' οὖν ἐγῷδ' ὡς εἰς ἄπιστ' ἀφίξομαι* Klotz, *ΙΦ. τάδ' εἴ σ' ἐρωτῶν εἰς ἄπιστ' ἀφίξεται* Kayser, *τάχ' οὖν ἐρῶ, τῶνδ' εἰ τὰ πίστ' ἀφίξομαι* Stahl, *τάχ' οὖν ἐρῶ, τοῖς εἰς ἄπιστ' ἀφίξομαι* Kvičala, *ΙΦ. τάχ' οὖν σ' ἔροιτ' ἂν πῶς ἄπυστος ᾠχόμην* Heimsoeth, *τάχ' οὖν τι μᾶλλον* (vel *τάχ' οὖν ἐρωτῶν*) *εἰς ἄπιστ' ἀφίξομαι* Rauchenstein, *τάχ' οὖν ἐρωτῶν σφ' εἰς τὰ πίστ'* (vel *περαίνουσ' εἰς ἄπιστ'*) *ἀφίξομαι* Schenkl, *τάχ' οὖν ἐρῶ· πῶς δ' εἰς* (vel *ἐρῶ πᾶν· εἰς δ'*) *ἄπιστ' ἀφίξομαι* Wfg. Bauer, *τάχ' οὖν ἐρωτῶν σ' εἰς ἄπιστ' ἀφίξεται* Weil, *τάχ' οὖν ἐρωτῶσ' εἰς ἄπιστ' ἀφίξομαι* scribens versum ante 810 olim collocabam, *τάχ', ἤν μ' ἐρωτῶσ', εἰς ἄπιστ' ἀφίξομαι* Holzner, *τάχ' ἂν ἐρωτῶ σ', εἰς ἄπιστ' ἀφίξομαι* Mekler, qui post hunc v. lacunam (*πῶς ἐνθάδε ζῇς ἢ 'σφάγης ἐν Αὐλίδι*) statuit et 781 Oresti, 782 Pyladi tribuit | *σ'* delet Schaefer | *εἰς τὰ πίστ'* Lachmann

784 *ἔθυ'* Paley 787 *ταῖσδ' εἰσὶν ἐν δέλτοισιν ἐγγεγραμμέναι* Reiske. Versum delet Herwerden 789 *ὀμόσας* recipit Markland

793 *ἀναπτυχὰς* Badham 794 *πρῶτον λόγοις ἀφήσομαι* Reiske 795—97 delet Monk 795 *ἐκπεπληγμένην* Musgrave 795 sq. *ἐκπεπληγμένη δοκοῦσ'* Bothe 796 *ἀπιστῶν* ed. Brubachiana | *ἀπίστω περιβαλὼν βραχίονε* Doederlein 799 *προσβαλὼν . . χέρα* vel *περιβαλὼν . . χέρας* Herwerden

802 *ἔχω σ' ἀδελφὴν οὐ δοκῶν* (*δοκῶν* Aldina) vel *ἔχοντ' ἀδελφὴν οὐ δοκοῦντ'* vel *ἔχουσ' ἀδελφὸν σ' οὐ δοκοῦντ'* Markland | *ἔχουσ' ἀέλπτως* Holzner, *ἔχουσ' ἄελπτον* Gomperz 804 *τό τ'* Monk | *τὸ δ' Ἄργος αὖ ποῦ μοι 'στὸν ἥ τε Ναυπλία*; Kirchhoff, *τὸ δ' Ἄργος αὐτοῦ μοι 'στὸν ἥ τε Ναυπλία*; Kvičala, *τόδ' Ἄργος ἆρα; μὴ 'στιν ἥδε Ναυπλία*; vel *τί δ' Ἄργος αὐτόθ' ἑστὸν* (vel *ἐστὶν*) *ἡδὲ Ναυπλία*; vel *τὸ δ' Ἄργος αὐτοῦ μὴ 'στὸν ἥ τε Ναυπλία*; Herwerden | *αὐτοῦ μεστὸν*] *αὐτοῦ γ' ἐστὸν* Markland, *αὐτοῦ γεῖτον* Musgrave, *αὐτὸν ἴστον* Bergk, *οἶδ' ὅπου 'στιν* Rauchenstein, *αὐτοῦ μέτοχον* Heimsoeth, *αὐτῷ μέλετον* Weil. Post 805

versum excidisse (*ἀλλ' αὐτὸς αὑτοῦ σ' ὠλέναις προσπτύσσεται*) arbitratur Mekler 807 etiam *Πέλοπός γε παιδὶ παιδὸς ἐξέφυσέ με* Elmsley

810 delet H. Behrns 811 *λεγόμεν' ἄκουε . . Ἠλέκτρᾳ* Mekler | *ἀκοὴν* Musgrave | *Ἠλέκτρας πάρα* Reiske | *ἀγῷδα δ' ἀκοῇ, πρῶτα δὴ δέξαι* (vel *λέξω*) *τάδε* F. Gu. Schmidt 813 *οὕνεκ' ἦν πέρι* Barnes, *ἣν εἶχον* (vel *ᾗ 'νείκουν*) *πέρι* Markland, *ἥτις ἦν πέρι* Porson, *ἦν δίκη πέρι* Naber, *ἡνίκ' ἦν τέρας* olim coniciebam 814 *ταῦτ' οὖν*] *ταύτην* Reiske | *οἶσθας εὐπήνοις* Nauck 815 *κάμπτεις φρένα* Bothe 816 *ἔπειτ' ἐν ἱστοῖς* Reiske, *εἰκώ τ' ἐνιστᾶσ'* Musgrave 817 *καὶ τόδ' εὐμίτοις πλοκαῖς ὕφος* Nauck 818 *καὶ λούτρ'*] *κάλλος τ'* Musgrave, *κάλλυντρ'* Madvig | *ἀπεδέξω* Monk, (*ἃ ἐδέξω* Kirchhoff, *ἀνδέξω* Weil), *ὅτ' ἐδέξω* coniciebam 819 *οὐ γὰρ*] (*οὐ γὰρ* Heath), *εὖτ' ἄρ'* Koechly | *οὐ γὰρ ἐσθλὸς ὁ γάμος* Bergk | *οἴκου γὰρ ὁ γάμος ἐξολῶν μ' ἀφείλκετο* F. Gu. Schmidt | *εἰ γὰρ* Semitelos | *ὁ χρόνος μακρὸς ὤν* Nauck | *ἐσθλὸς*] *τέλεος* Heimsoeth, *ὕθλος* Mekler, fort. *ὀρθὸς* | *ὤν μ' ἐπωφέλει* Kirchhoff

820 *κόμας σᾶς* Reiske (volebat *κόμης σῆς*) 821 *τάφῳ*] *τροφῷ* Musgrave 825 *Οἰνόμαον ἑλών* Elmsley, *Οἰνομάου κόρην* Nauck 826 post 823 collocat Reiske, delet Wilamowitz 827—99 in strophas et antistr. redigit Seidler 827 *ἄλλ', ὁ φίλτατος* Markland 828 *Ὀρέσταν* Seidler | *τηλόθεν* Elmsley, *τηλύγετον* ⟨*μολόντα* vel *φανέντα*⟩ Koechly, *τηλέπορον* Rauchenstein, *τηλόθεν ἱγμένον* Herwerden 828 sq. *τηλόθεν χθονὸς ἀπὸ πατρίδος* ⟨*φανέντ'*⟩ Hartung | *τηλύγετον* ⟨*ἐμοῦ θάλος καὶ*⟩ *χθονός* Mekler 828 sqq. *τηλικόνδ', ἀπὸ χθονὸς πατρίδος, Ἀργόθεν* ⟨*πλανῶντ'*⟩, *ὦ φίλος* England 829 *χθονὸς πατρίδος ἐξ ἐμᾶς* Rauchenstein 829 sq. *ἀπὸ χθονὸς πατρίδος ὦ φίλος* (deleto *Ἀργόθεν*) Wilamowitz

830 *ὦ φίλος*] *ὄφελος* Bothe 832 *δάκρυ ἄδακρυ* Hermann | *κατὰ δὲ δάκρυα, κατὰ δὲ γόος χαρά θ' ἅμα* Dindorf, *κατὰ δὲ δάκρυα, κατὰ δὲ γόος ἅμα καὶ χαρὰ* Badham 832 *κατὰ δάκρυ' ἀδάκρυα*, deletis verbis *κατὰ γόος . . χαρᾷ*, tribuens 832 sq. Iphigeniae, Wfg. Bauer 833 *ὡς δ' αὔτως ἐμόν* Herwerden 834 *τόδ' ἔτι βρέφος* Barnes, *τότε δὲ τόδ' ἔτι βρέφος* vel *τότε δ' ἔτι βρέφος σ'* Seidler, *τόδ' ἔτι τόδ' ἔτι βρέφος* vel *τότε σε, τότ' ἔτι βρέφος* Hermann, *τότ' ἔτι βρέφος σ'* Matthiae, *τότ' ἔτι σε βρέφος* vel *τότε δ' ἔτι σὲ βρέφος* Bothe, *τότ' ἔτι βρέφος* Fix, *τότ' ἔτι τότε βρέφος σ'* Schoene, *σὲ τὸν τότ' ἔτι βρέφος* Koechly | *τότε σ' ἔτι βρέφος ἔλιπον* ⟨*ἐν*⟩ Kirchhoff | *ἀγκάλαισι*] *ἀγκάλαις* Aldina, *ἀγκάλαις σε* Hartung 835 *νεαρὸν* ⟨*ἐν*⟩ Bothe 836 *οὐ λόγοις, ἀλλὰ κρεῖσσον ἢ λόγοις* England | *ἢ λέγοιτ' ἂν* Musgrave, *ἢ λέγοι τις* Hartung | *εὐτύχουν. ἐμὰ* Reiske, *ἐντυχὼν ἐμᾷ* (et *ψυχᾷ*) vel *εὐτυχοῦσ' ἐμὰ* Markland (*εὐτυχοῦσά μου* praeferebam), *ἐντυχὼν ἐμοῦ* Schoene, *εὐτυχεῖν ἐμέ* Koechly, *εὐτυχοῦντ' ἔργῳ* Madvig, *εὐτυχούμενα* (olim *εὐτυχοῦντ' ἐμά*) Weil, *εὐτυχοῦσ' ἐγώ* Wfg. Bauer, *εὐτυχῶν μόνοις* Holzner 836 sq. *ὦ κρείσσον' ἢ λόγοισιν εὐτυχῶν τύχαν, τί φῶ;* Hermann, *ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχῶν τύχαι* (*τυχᾶν* mavult Nauck, *φυγᾷ* Kayser), *τί φῶ;* Elmsley, *ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχῶν ἐμοῖς, ὦ ψυχά, τί φῶ;* Monk, *ὦ κρείσσον' ἢ λόγοισιν εὐτυχῶν ὁμοῦ τύχαν, τί φῶ;* Bothe, *ὦ κρεῖσσον ἢ λόγοισιν ἐντυχὼν ἐμοί, τί φῶ;* Badham, *ὦ κρεῖσσον ἢ λόγοισι θυμὸς εὐτυχῶν, τί φῶ;* Heimsoeth, *ὦ κρεῖσσον ἢ λόγοισιν εὖ τυχὼν ἐμοῦ, τί φῶ;* Wfg. Bauer, *τί φῶ;* | *ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσ' ἐμοῦ* | *ψυχά;* L. Lentz, *ὦ κρεῖσσον ἢ λόγοισιν ἐντυχὼν ἐμοῦ* ⟨*φρενὶ παρα*⟩*ψυχά, τί φῶ;* Mekler

837 *τί φῶ* olim delebam

842 *ἄτοπον*] *ἄφατον* Herwerden | *ὦ φίλος* et 844 *φύγῃς* Monk | 843 *δέδια δ' ἐκ χερῶν μή με πρὸς αἰθέρα* Blomfield 844 *ἀμπτομένα* Markland 848 *ὅτι μοι συνομαίμονα*] *μόσχον ὁμαίμον' ἃ* Mekler | *ὅτι* ⟨*νεανίαν*⟩ *μοι* Paley | *ὅτι δόμοισι τόνδε ξυνομαίμον'* Blomfield

852 *ἐγὼ* ⟨*δ' ἃ*⟩ Seidler, *ἐγὼ* ⟨*δὴ*⟩ Hermann, *ἐγὼ* ⟨*ἐγὼ*⟩ Kirchhoff, ⟨*οἴμοι*⟩ *'γὼ* Wfg. Bauer, *ἐγῷ*⟨*δ' ἃ*⟩ Bruhn | *οἶδ'*, ⟨*οἶδ'*⟩ Monk 854 *'θῆγε* Jacobs 855 *γάρ τοι παρὼν* F. Gu. Schmidt, *γὰρ οὖν παρὼν* olim Weil 856 *ἀνυμέναιον* olim coniciebam 857 *εἰς θυσίαν* Markland, *ἐπίκλησιν* Tucker 857 sq. etiam *εἰς κλισίαν ἄλεκτρον ὅτ' ἀπαγόμαν* Wfg. Bauer, *εἰς κλισιᾶν ἀλέκτρων δόλον ὅτ' ἀγόμαν* Weil (mallem *δόλον ἀγόμαν*) | *λέκτρον δόλιόν τ'* Maehly, *λέκτρον δόλιον* Semitelos 859 *δολίων ὅτ'* Musgrave | *ὅτ' ἀπαγόμαν* vel *ὁπότ' ἀγόμαν* Seidler

861 ⟨*τῶν*⟩ *χερνίβων* Markland | ⟨*τῶν*⟩ *ἐκεῖ* Seidler, *ἐκεῖ* ⟨*τῶν ἐμῶν*⟩ Kirchhoff, *ἐκεῖ τῶν πικρῶν* Koechly | *ἐκεῖ* delet Bothe 864 *ἀπάτορα πατέρα πότμῳ ἔλαχον* Rauchenstein, *πατέρ' ἀπάτορ', ἄποτμον ἔλαχον πότμον* Nauck, *ἀπάτορ' ἄρα πατέρα, πότμον ἄποτμον ἔλαχον* Mekler | *ἔλαχον*, ⟨*ὦ φίλος*⟩ Hermann, *ἔλαχον ἔλαχον* Paley, *ἔλαχον* ⟨*τότε*⟩ Koechly

869 *δεινᾶς* delet Monk | *ὦ μελέα τόλμας, ἔτλαν δεὶν' ἔτλαν* Paley (870 *δεὶν' ἔτλαν* delens)

870 *δεὶν' ἔτλαν* delet Bothe 871 *ἀνόσιον ἀπέφυγες ὄλεθρον ἐξ ἐμᾶν* Weil | *ἀνόσιον ὄλεθρον* Mekler 873 *ἃ δ' ἐπὶ τοῖσι* Bothe, *ἃ δὲ τούτοις* F. Gu. Schmidt, *ἃ δὲ πάντως* Weil | *ἃ δ' ἐπ' αὐτοῖσι τίς τελευτὰ μένει*; Matthiae, *τίς δ' ἀπαντήσει τελευτά*; Herwerden. Versum delet Bothe

874 sqq. *τίς* (*τίς* eicit Wilamowitz) *τύχα μοι συγχωρήσει τινά . . εὑρομένα . . πέμψαι* Markland 876 *πάλιν ἀπὸ πελάνων* Orelli, *πάλιν ἀπὸ πόλεος* Hartung, *πάλιν ἀποστελῶ σ'* Bergk, *πάλιν ἀπὸ ξένας* Koechly, *πάλιν ἀπὸ λεὼ τοῦδ'* Maehly, *πάλιν ἀποπρὸ νεώ σ'* F. Gu. Schmidt, *πάλιν ἐπὶ πόλεως* H. Cron, *αὖ* (vel *νῦν*) *πάλιν ἀπ' ὀλέθρου σ'* coniciebam, *πάλιν αὖ ξένας σ' ἀπὸ πόλεως* Bruhn

880 *πρὶν ἔτι ξίφος* Hartung, *πρὶν ἔσω ξίφος* Bergk, *πρὶν ξίφος* Paley | *πρίν* ⟨*τιν'*⟩ *ἐπὶ ξίφος λαιμῶν σῶν ἔσω* (olim *λαιμῷ σῷ*) coniciebam | *αἵματι*] *ὄμματι* F. Gu. Schmidt 881 *παλάξαι* Scaliger, *παῖσαι* Reiske, *ψακάσαι* Mekler | *πελάσαι*; *τόδε τόδ'* (deleto *σὸν*) Hermann | *τόδε σόν, τόδε γ'* Rauchenstein, *τόδε σόν, τόδε σόν* Koechly, *τόδ' ἔτ' ὀψὲ σὸν* Mekler 884 *πότερα* Blomfield | *ναυσὶν* Monk, *ναΐος* vel *ναὸς* Badham, *ναΐῳ στόλῳ* Wilamowitz 886 *ἄρα*] *παρὰ* Reiske 886 sq. *πελάσει σ' . . στείχειν* Bothe 889 *μὴν*] *μῶν* Milton, *μὲν* Markland

890 *στενοπόρους* ed. Brubachiana, *στεινοπόρου* Markland 894 sqq. *τάλαιν', ἆ, τίς ἂν οὖν τάδ' ἂν ἢ θεὸς ἢ βροτὸς ἤ τι τῶν ἀδοκήτων* Bothe, *ταλαίνᾳ, ταλαίνᾳ τίς οὖν τᾷδ' ἢ θεὸς ἢ βροτὸς τῶν ἀδοκήτων* Hartung. Post 894 nonnulla excidisse putat Seidler 895 *τίς ἂν οὖν, τίς ἂν ἢ θεὸς* Reiske, *τίς ἄρ' οὖν νῷν ἢ θεὸς* Rauchenstein, *τίς ἄρ' οὖν τῶνδ' ἢ θεὸς* Maehly, *τίς ἂν οὖν τάδ' ἄνοι θεὸς* Mekler 895 sq. *τίς ἄρ' οὖν τάδε γ' ἢ θεὸς εἴτε βροτὸς τῶν ἀδοκήτων* Koechly, *τίς οὖν τάδ' ἰδὼν ἢ θεὸς ἢ βροτὸς τῶν ἀδοκήτων* Dindorf 895 sqq. *τίς ἂν οὖν τίς ἂν ἢ . . βροτὸς — εἴ γε τῶν ἀδοκήτων πόρος — αὖ πόρον ἐξανύσας* (et 898 *φανοῖ* cum Marklando) Camper, *τίς ἄρ' οὖν, τάλαν, ἢ θεὸς ἢ βροτὸς ἡμῖν τῶν ἀδοκήτων πόρον εὔπορον ἐξανύσας* vel *πόρον ἐξανύσας*) Wfg. Bauer, *τίς ἆρ' οὖν, τάλαιν', ἢ θεὸς ἢ βροτῶν ἐκ*

τῶν ἀδοκήτων olim coniciebam 896 τί] τύχα (et 897 ἐξανύσασα) Seidler | τί τῶν] Τιτὰν Badham, τί ⟨τυχὸν⟩ τῶν Rauchenstein, τί ⟨τρίτον⟩ τῶν Weil, τί ⟨μέσον τῶνδ' ὂν⟩ τῶν Bruhn 896 sq. τίνα τῶν ἀδοκήτων πόρον ἐξ ἀπόρων Matthiae 897 πόρον ἀπόρων Reiske, πόρον ἐξ ἀπόρων Blomfield, ἄπορον πόρον Seidler | ἐξανύσαι, deleto φανεῖ in v. 898, Kirchhoff, ἐξανύσει praefert Nauck, ἐξανύσαν Mekler | εὔπορον εὑρὼν πόρον ἐξανύσαι olim Koechly 898 δυσδαιμόνοιν Ἀτρείδαιν Markland, δυοῖν τοῖν γόνοιν Ἀτρείδα Pierson, δυοῖν δυσμόροιν (τλημόνοιν Tucker) Ἀτρείδαιν Herwerden | Ἀτρείδαιν πόροι Bergk. Versum delet Ziegler

900 sq. post 844 collocat Th. Ladewig 901 τάδ' οἶδ' ἰδοῦσα vel τάδ' εἶδον ὄντα olim coniciebam | κοὐ κλύουσ' ἀπ' ἀγγέλων Hermann, κοὐκ ἀπ' ἀγγέλων κλύω Hartung, κοὐ κλύουσ' ἐπίσταμαι Nauck, κοὐ κλύουσα τυγχάνω F. Gu. Schmidt, κοὐ κλύω παρ' ἀγγέλων England, καὶ κλύουσιν ἀγγελῶ Mekler, κοὐ κλύουσ' ἀμηχανῶ Stadtmueller 902 εἶεν· φίλους δ' Markland 904 λῆξαι δέ τ' vel potius λήξαντε δ' Markland 905 τὸ καλοῦν ὅπως πλοῦν πνεῦμα Burges | ὄνομα] πνεῦμα Musgrave | ἔρυμα σῆς Enger 906 λαχόντες Heimsoeth | βησόμεσθα] φευξόμεσθα Nauck 907 μὴ 'κβῆναι Herwerden 907 sq. μή, 'κβάντας τύχης καιρὸν, λαβόντας ἡδονὰς ἄλλως λαβεῖν Bothe, μὴ 'κβάντας τύχης καιρόν, λαβόντας ἡδονὰς ἄλγος λαβεῖν Greverus, μὴ 'μβάντας τύχῃ . . ἡδονῆς, ἄλλως λαβεῖν Badham. Versus delet L. Dindorf 908 καιρὸν λιπόντας Heimsoeth, καιρὸν λαχόντας Weil | ἡδονὰς ἄλλως λαβεῖν Scaliger, δ' ἡδονὰς ἄλλας λαβεῖν Enger, αὖθις ἡδονὰς λαβεῖν Schenkl, ἡδονὰς αὖθις λαβεῖν olim coniciebam | λαβεῖν] ἔχειν Monk, λιπεῖν England

910 τόδε ξυνέρδειν· ἦν F. Gu. Schmidt 911 σθένειν τὸ θεῖον μᾶλλον] συλλαμβάνειν τὸ θεῖον Nauck | αἰνεῖν (vel στέργειν vel σπεύδειν) τὸ θεῖον Rauchenstein, φίλον τὸ θεῖον F. Gu. Schmidt, συνθεῖν τὸ θεῖον T. G. Tucker 912 (οὐδέν μ' ἐπισχήσ' [i. e. ἐπισχήσει] Reiske), οὐ μή μ' ἐπίσχῃ γ' Elmsley, (οὐδὲν μὴ 'πίσχῃ μ' Matthiae), οὐδέν με μὴ σχῇ γ' Hermann | οὐ μή μ' ἐπίσχῃς οὐδ' ἀποστήσεις Monk, οὐδέν μ' ἐπίσχει οὐδ' ἀποστήσεις Badham, οὐδέν μ' ἀπίσχει γ' οὐδ' ἀποστήσει Greverus, ἐπίσχες· οὐδὲν γάρ μ' ἀποστήσει Koechly, οὐδὲν ἔτ' ἐπίσχει μ' olim Nauck, οὐδὲν δ' ἐπίσχει μ' οὐδ' ἀφεστήξει, etiam 909—911 Iphigeniae tribuens, Heimsoeth, οὐδέν μ' ἐφέξει γ' οὐδ' (vel ἐπισχὸν τοῦδ') ἀποστήσει Maehly, οὐδέν μ' ἐπίσχει γ', οὐδ' ἀφεστήξει olim Weil, οὐδ' ἤν μ' ἐπίσχῃς, τοῦδ' ἀποστήσεις Madvig, οὐδέν μ' ἐπίσχον τοῦδ' ἀποστήσει olim coniciebam, οὐδ' ἄν μ' ἐπίσχοις γ' οὐδ' ἀποστήσαις England, οὐδὲν δ' ἐπίσχει μ' οὐδ' ἀποστήσεις λόγῳ Herwerden, οὐδέν μ' ἔτι σχῆμ' τοῦδ' ἀποστήσει λόγου Mekler, οὐδέν μ' ἐπίσχει γ', κἂν ἄπιστος ᾖ λόγος Holzner 914 εἴληχε· φίλα γάρ ἐστι τἀμὰ πάντ' ἐμοί Koechly | φίλα γάρ ἐστι ταῦτ' ἐμοί Markland, (φίλα γὰρ ἤσκει πάντ' ἐμοί Musgrave), φίλα γάρ ἐστι πάντ' ἐμά Seidler, φίλα γὰρ ἐς τὰ πάντ' ἐμά Hermann, φίλα γὰρ ἔσθ' ἅπαντ' (vel ἐστέ πάντ') ἐμοί Bothe, φίλα γάρ ἐστι τἄμ' ἐμοί Schoene, φίλα γάρ, εἴ τι, ταῦτ' ἐμοί Kayser, φίλα φίλων γὰρ πάντ' ἐμοί Heimsoeth, φίλα γὰρ ἓν τὰ πάντ' ἐμοί Enger, (φίλα γὰρ αὐτῆς πάντ' ἐμοί Madvig), φίλα γάρ ἐστε πάντ' ἐμοί Vitelli, φίλα γὰρ ἔστ' ἀσπάστ' ἐμοί Mekler, φίλα γάρ ἐστι τἀγγενῆ (vel τἀν γένει) Semitelos, φίλα δ' ἀκουστὰ πάντ' ἐμοί Holzner 916 καὶ] τίς Donner 918 εἰ δ' ἐστί γ' Ἀτρέως θυγατρός (vel παιδός), ὁμογενὴς ἐμός (vel ἐμοί) Elmsley | ὃ δ' L. Dindorf, ὧδ'

Kvičala | ὅδ' ἐστὶν Monk, ἔστιν δ' ὅδ' Gu. Dindorf, ὅδ' ἔστ' ἄρ' F. Gu. Schmidt | ὁμογενὴς ἐμοί Aldina 919 ἀνεψιός σοι Markland

Ante 922 duos versus excidisse putat Herwerden 925 τιμωρῶν φόνον (vel φόνου) coniciebam 926 τίς; ἀντὶ τοῦ Monk

930 οὕτω νοσοῦντας Kvičala 932 ἀκταῖς ἐνθάδ' Bothe 935 αἱματηρὰ πνεύματ' ἐμβαλεῖν repudians conicit αἱματηρὰν ἀτμίδ' ἐμβαλεῖν Weil (malim αἱματηρὸν ἀτμὸν), αἱματηρὸν ἆσθμά γ' ἐμβαλεῖν Herwerden | αἱματηρὸν ἐμβαλεῖν μύωπ' ἐμοί Semitelos | ἔτ' ἐμβαλεῖν Bothe 938 „stare posset δράσων, sed procul dubio legendum δρᾶσαι" Elmsley, δράσων Monk | σιγητέον Polle 939 πόνων] λόγων Markland

941 μεταδρομαῖς δ' olim Kirchhoff, μεταδρομαῖς τ' (et 942 ἔνθ' ἐμὸν) Wfg. Bauer 942 ἐλαυνόμεσθα Blomfield | ἔνθεν μου Elmsley, ἔνθ' ἐμὸν Hermann, ἔστε μοι Badham, ἔστ' ἐμὸν Koechly, ἀνθ' ὧν μου F. Gu. Schmidt 942 sq. ἔστε δὴ πόδα ἐς τὰς 'Αθήνας ἐξέπεμψε Paley, ἔστε μοι πόδα ἱστᾶσ' 'Αθήναις ἢ μ' ἔπεμψε Mekler 943 εἰς τὰς 'Αθήνας δῆτ' ἔπεμψε Scaliger, εἰς τὰν 'Αθηνᾶς (τὴν 'Αθάνας Monk) πόλιν ἔπεμψε Reiske, εἰς τῆς 'Αθήνης γῆν ἔπεμψε Bothe, εἰς τὴν 'Αθηνᾶς (vel 'Αθηνῶν Ziegler) γῆν ἔπεμψε Hartung, χρήσας 'Αθήνας εἰσέπεμψε Koechly, ἐς γῆν 'Αθηναίων ἔπεμψε Dindorf, ἐς Παλλάδος πόλισμ' ἔπεμψε Herwerden | δὴ 'ξέπεμψε (vel ἐξέπεμψε, deleto δή) Λοξίας Elmsley, Λοξίας ἔπεμψε δή olim coniciebam 944 ὑποσχεῖν Duport | ταῖσι ποινίμοις θεαῖς F. Gu. Schmidt 946 ἐκ τοῦ Kvičala | διὰ χερῶν Badham 947 ξένον Markland

950 οἴκων ὄντες] οὐκ ἐνόντες Bothe 950 sq. fort. παρεῖχον et ἐτεκταίνοντ' 951 σιγῇ τ', ἐτεκτήναντό τ' ἄφθεγκτόν μ' Weil | ἐτεκτήναντο κἄφθεγκτόν μ' vel potius ἐτεκτήναντο κἄμ' ἄφθεγκτον ὡς coniciebam | ἀπρόσφθεγκτον Hermann, ὅπ' ἄφθεγκτον Mekler, πρόσφθεγκτον Wilamowitz 952 οἶτον Musgrave, αὐτοῖς Seidler 954 εἶχον ἡσυχῇ Stadtmueller 955 κἄγωγ' ἐλέγξαι Barnes 957 λάθρᾳ στενάζων Koechly. Versum delet Herwerden 958—60 post 954 collocat Monk, delet Tournier

961 ὡς δ' ἦκον εἰς Ἄρειον ὄχθον Bothe 962 ἔστην τ' Paley 963 ἢ παρῆν Markland 964 εἴπομεν· ἀκούσας θ' Markland 966 Παλλάς· ὧδε δὴ Kvičala, Παλλὰς ἡγεμὼν Maehly, Παλλὰς εὐμενής F. Gu. Schmidt 969 ὥρισάν γ' Markland

970 ἐπείσθησάν γ', ὁμῶς F. Gu. Schmidt, fort. ἐπείσθησαν θεᾷ 971 ἀνιδρύτοισί μ' ἠλάστρουν ἀεί Monk 974 ἀπώμοσ' . . ἀπορρήξειν φθάνων Bothe. Etiam βίον ἀπορρήξας θανεῖν vel βίον ἀπορρήξειν ἐμόν (vel θέλων) F. Gu. Schmidt 975 σῶσοι Blomfield | (σώσει' αὐτὸς ὥς μ' Naber) 976 βαλὼν Canter 977 Φοῖβος] ὁ θεὸς F. Gu. Schmidt 978 'Αθάνας τ' . . πόλει Nauck

981 fort. μανίας 983 ὦ φίλη σύ γ' Tyrwhitt, 'Ιφιγένειά γ' Heath, ὠφέλησον Jacobs, ὦ φίλη χεὶρ Badham | ὦ φίλη σὺ καὶ κασίγνητον Nauck 986 λήψομαι Ch. Baier 987 δεινήν τις ὀργὴν . . ἐπέξεσεν . . διὰ πόνων ἄγων Hartung | ἐπέξεσ' ἐς Rauchenstein 988 τὸ] ἐς (et 987 ἐπέζεσε) Stadtmueller, σοὶ Tournier | διαπονοῦσ' ἀεί Badham, δαπτόντων ἀεί Mekler 989 τὸ μὲν ποθεινόν Weil

990 'γγενέσθαι Markland | καί σε, σύγγον' vel καὶ τὰ σύγγον' Hermann 991 θέλω] ἄλλως vel ἐλέῳ Musgrave, θέλεος vel θείων Bothe 992 τοῖς κτανοῦσι Hermann, τῷ κτείνοντι vel τῷ κτενοῦντι Elmsley

993 *ὀρθῶσαί ποτε* Paley 992—94 delet Kvičala 992—95 *νοσοῦντά τ' οἶκον· τὴν θεὸν δ' ὅπως λάθω* (ceteris deletis) Sitzler 993 *πάτριον ἀνορθῶσαι* Maehly 994—8 post 1003 collocat Koechly 994 sq. *ἀπαλλάξαι θέλω σῶσαί τ' ἐς οἴκους* England 995 *τὴν θεὸν*] *τὸν λεὼν* Nauck | *δὲ πῶς λάθω*; Naber 998 *τίς τ' ἐνέσται* Badham 999 *μέν ἐστι, τοῦθ' ὅπως* Lenting, *μὲν εἰς ἓν τοῦτό σοι* Paley, *μὲν ἡμῖν τοῦθ' ὁμοῦ* Sitzler, *μένοντι τοῦθ' ὁμοῦ* Mekler, *μὲν ἔστιν, ὥσθ' ὁμοῦ* Holzner 999 sq. *εἰ μὲν ἡμῖν ταῦθ' ὁμοῦ . . κἄγαλμ' ἀποίσεις* F. Gu. Schmidt

1000 *ἄγαλμά τ' εἰ σὺ* (olim *ἄγαλμά θ' ὥστε* et 1001 *ἄξαι*) Weil 1000 sq. *οἴσειν . . ἄξειν* Bothe 1003 *σὺ δ' αὖ* Reiske 1004—6 delet Paley 1004 *οὐδ' ἔμ' εἰ* Bothe 1004 sq. etiam *οὐδέ σ' εἰ . . χρεὼν σώσασαν* Kirchhoff 1005 *σώσασαν* vel *σῶσαι σέ γ'* Hartung, *σώσουσά σ'* Maehly | *ἀνὴρ μόνος* (vel *πέλει*) *δόμῳ* F. Gu. Schmidt 1006 *θανὼν*] *φροῦδος* O. Hense 1009 *θανεῖν λαχὼν* F. L. Dunn

1010 *εἰ μὴ καὐτὸς ἐνταυθοῖ πέσω* Portus, *ἣν μὴ καὐτὸς ἐνταυθοῖ πέσω* Barnes, *ἥνπερ μὴ αὐτὸς ἐνταυθοῖ πέσω* Markland, *ἥνπερ εὖ τό γ' ἐνταυθοῖ πέσῃ* Musgrave, *ἥνπερ* (*ἥνπερ* Matthiae) *καὐτὸς ἐντεῦθεν* (*ἐκ ταύτης* England) *περῶ* Seidler, *ἣν μὴ καὐτὸς ἐν τούτῳ πέσω* Blomfield, *ἥνπερ καὐτὸς ἐνταυθοῖ περῶ* olim Hermann, *ἥνπερ καὐτὸς* (*ἔμπροσθεν* vel potius) *ἐντεῦθεν φύγω* Elmsley, (*ἥνπερ καὐτὸς ἐνθένδ' ἐκφύγω* Rauchenstein), *ἥνπερ καὐτὸς ἔνθεν ἐκπέσω* Weil | *ἐνταυθοῖ*] *ἐν Ταύροις* O. Goram, *ἐν Πυθοῖ* Mekler 1015 *ἦγ' ἰδεῖν* Musgrave, *εἰσίδοιμ'* Maehly | *ἅπαντα γοῦν* Badham, *ἅπαντ' ἄρα* Wfg. Bauer 1019 *νόστον* (propter *νόει* 1018) Aldina | (*οὐδὲ βουλή τις πάρα* Maehly), *εἰ δὲ* vel potius *ᾗ δὲ βουλεύσεις ὅρα* vel *ἡ δὲ βούλησις τί δρᾷ* F. Gu. Schmidt. Versum delet, *νόει* 1018 retinens, Paley

1022 sq. suspectos habet Nauck 1023 „Barnesii *οὐκ αἰνεσαίμην* esse saltem debuerat *οὐκ αἰνέσαιμ' ἄν*" Seidler | *δυναίσθην* Elmsley, *σθένοιμεν* Stadtmueller 1025 *σκότον* Dindorf | *σκότῳ λαθόντες* Maehly | *σκότους λαβόντες ἔξω θεῖμεν ἂν* (vel *θείμεθα*) Wfg. Bauer 1027 *ἱεροῦ φύλακες* Dobree 1029 *καινὸν*] *κεδνὸν* F. Gu. Schmidt

1030—8 sic disponit: 1030. 2. 1. 4. 5. 6. 7. 3. 8 Reiske 1031 *σαῖς ἄλαισι* O. Goram, *σαῖς ἀτυχίαις* Kayser, *σαῖσι λύμαις* F. Gu. Schmidt, possis etiam *σαῖς μάταισι* 1033 sq. delet Czwalina 1035 *χὡς οὐ* Reiske, *ὥστ' οὐ* Dobree 1036 *αἰτίαν σχοῦσ'; οὐ* Markland | *αἰτίαν σχοῦσ'; ὡς . . τι δή* Weil | *ὑποπτευτόν* Musgrave 1037 *ὄντα σ', ἀνόσιον δὲ σῷ φόνῳ* Tyrwhitt, *ὄντα, τόδε σ' ὀνειδίσω, φόνῳ* Musgrave, *ὄντα· χώσιον δώσειν φόνῳ* Heath | *τὸ δ' ὁσιοῦν λύσει* (vel *λύσειν*) *φόνον* F. Gu. Schmidt | *θύσω μόνον* Maehly | *φόνῳ* Aldina, *θεῷ* Rauchenstein, *φθόρῳ* vel *μόρῳ* olim F. Gu. Schmidt 1038 *τί δ'; εἶτα* F. Gu. Schmidt

1040 *τὸ δ' ἐν δόμοισι* Reiske, *ξεστὸν δ' ἅμ' οἴσῃ* Musgrave, *τό τ' ἐν δόμοισι* Hermann | *δόμοισι τὸ βρέτας ἐφ' ὃ πεπλεύκαμεν* Cobet, *δόμοισιν ἐφ' ὃ πεπλεύκαμεν βρέτας* coniciebam | *ἐφ' ὅ γε πεπλεύκαμεν* Kirchhoff, *ἐφ' ὅπερ ἐπλεύσαμεν* Weil 1041 *νίψειν* Madvig 1042 sq. post 1045 collocat Czwalina 1042 *ποῖ δῆτα; τόνδε νοτερὸν ἢ παρ'* Weil | *ποῦ δῆτα; πόντου νοτερὸν ᾗπερ ἔμβολον* Tournier | *εἶπας*] *εἶ παρ'* Reiske, *ᾗ παρ'* Musgrave | *ἐκβολήν* Barnes 1046 *πόνου* Brodeau, *δόλου* Musgrave, *τόπου* Greverus, *φράσον* olim Nauck 1047 *χεροῖν λελέξεται* Wfg. Bauer 1049 *λάθοιμί σε* Aldina, unde *λάθοιμί σφε* Canter, *λάθοιμί νιν* Blomfield

Post 1050 versum Iphigeniae excidisse putans 1051 Oresti, 1052 Iphigeniae dat Hirzel, post 1051 versum Orestis periisse arbitratus 1052 item Iphigeniae tribuit Weil 1051 *σοὶ δ' αὖ*, Oresti hunc v. cum Reiskio continuans, Kirchhoff 1055 delet Monk 1057 *ὡς τἄμ'* Koechly | *καλῶς μ'* olim Nauck 1059 *φίλης τ' ἀδελφῆς φιλτάτου* Markland | *φιλτάτου τε συγγάμου* Wfg. Bauer

1060 suspectum habet Paley. Ante 1063 lacunam statuit Maehly 1064 *ὅταν* Schoene 1068 *πρὸς σῆς* in apogr. Paris. 1069 *σεμνῆς ἱκνοῦμαι* Reiske

1071 *ὅτῳ*] *εἴ τῳ* Monk, *ὅπου* Bothe 1072 *ἤ τις οὐ θέλει;* Polle 1073 *ταὐτά* Heath, *παῦρα* Mekler 1076 *ἐξ ἐμοῦ γε* Milton

1082 sq. *εἴπερ Αὐλίδος κατὰ πτυχὰς τὸ πρίν μ' ἔσωσας*, nisi v. 1082—87 spurii sint, Paley 1083 *δεινῆς*] *κλεινῆς* Markland | *ἐκ χερός, πατρόκτονον* Bothe, *ἐκ τεκνοκτόνου χερός* Herwerden, *ἐκ θυγατροφόνου χερός* Mekler 1088 *πόλιν*] *πόλλ'* Nauck | *εὐθήμονα* M. Haupt 1089 *πετριδίας* olim Nauck

1091 *οἷον* Musgrave, *οἶμον* Weil 1095 *θρήνοις* H. Stephanus, *θρηνοῦσ'* Reiske 1096 *ἀγύρεις* Musgrave, *ἀγρούς* vel *χορούς* Markland 1096 sq. *Ἑλλάνων ἀγόρους ποθῶν, ποθῶν Ἄρτεμιν λοχίαν* Musgrave, *Ἑλλάνων ἀγόρους ποθοῦσ', Ἄρτεμιν λοχίαν ποθοῦσ'* Weil 1097 *λοχίαν*] *ὀλβίαν* Nauck 1099 *φοίνικ' ἀμφ' ἁβροκόμαν* Musgrave

1102 post 1097 transponit Reiske 1106 *λίβες* Weil 1108 *ἐπέσεθ'* J. Heiland

1111 sq. *ζάχρυσον . . ναὸν βάρβαρον* Bergk 1112 *νόστον*] *νόμον* Musgrave, *ἐς γᾶν* Kayser 1113 *ἔνθα βᾶσ'* Markland | *ἐν ᾷ τᾶς ἑλλανοφόνου* Nauck 1114 *θεᾶς κούραν ἀμφίπολον* Musgrave, *κούραν ἀμφίπολον θεᾶς* Weil 1116 *βωμοῖς παρ' ἀνδροθύταις* Rauchenstein, *βωμούς τε μελεοθύτας* Kvíčala, *βωμούς τε ξεινοθύτας* Schoene, *βωμούς τ' ἐπηλυθύτας* Mekler 1116 sq. *τὰν βωμοὺς μηλοθύτας ζηλοῦσαν, τὰν διὰ* Dobree 1117 *ζηλοῦσα τὰν* Bothe, *ζηλῶ δὲ τὸν* Kirchhoff, *ζηλοῦσ' αἰῶ* Nauck, *ζηλοῦσ' αἶσαν* Koechly, *ζηλοῦσ' οἶτον* Tournier, *ἰδοῦσ' ἄταν* Bury, *ζηλοῦσ' ἀτᾶν* Mekler 1118 sq. *οὖν γὰρ ἀνάγκαις . . παραβάλλει δ' εὐδαιμονίᾳ* olim Hartung 1119 sqq. *οὐ κάμνει σύντροφος, ᾧ μεταβάλλει δ' εὐδαιμονία* vel *οὐ δάκνει σύντροφος, ᾧ μεταβάλλει δ' εὐδαιμονία* Lenting, *ὃς κάμνει . . ὤν, οὐ βάλλει δυσδαιμονία* Fritzsche, *ὃς κάμνει . . ὤν, βαστάζει δυσδαιμονίαν* Schenkl | *σύντροφος, ᾇ μέτα πάλαι δυσδαιμονία* Hartung, *ξύντροφος ᾧ μεταβάλλει δυσδαιμονία* Madvig

1120 *μεταβάλλει δ' εὐδαιμονία* Markland, *μεταβάλλειν δ' εὐδαιμονία* Musgrave, *μεταβάλλειν δυσδαιμονίαν* Seidler, *μεταβαλεῖν δυσδαιμονίᾳ* Bothe, *ὃν βάλλει δυσδαιμονία* L. Dindorf, *μεταβολαὶ δ' εὐδαιμονία* Monk, *μεταβάλλειν δυσδαιμονία* Bergk, *μεταβολὴ δυσδαιμονία* Kirchhoff, *μεταβολῇ τῶν δαιμονίων* Kayser, *μετὰ πολλῇ δυσδαιμονίᾳ* Kvíčala, *μεταβάλλων δυσδαιμονίαν* Koechly, *ἀμπνεύσας δυσδαιμονίας* Rauchenstein, *εὐθαλεῖ δυσδαιμονίᾳ* O. Goram, *θυμαλγεῖ δυσδαιμονίᾳ* Herwerden, *μεταβολαῖς δυσδαιμονίας* Maehly, *μετέβαλ' εἰ δυσδαιμονία* Weil, ⟨*ὁ τλήμων*⟩ *δυσδαιμονίᾳ* olim coniciebam, *ἀσφαλεῖ δυσδαιμονίᾳ* Mekler 1121 *μετὰ γὰρ εὐτυχίαν* (deleto *τὸ*) Bergk | *τό τε* Bruhn 1126 *οὐρεῖον* vel *οὐριβάτα* Paley 1128 *Φοῖβός τε μάντις* Bothe 1129 *ἑπτατόνου κέλαδον λύρας* Markland

1130 *ἀείδων*] *μελοποιῶν* Enger (malim *μελοτυπῶν*) 1131 *εἰς*

Ἀθηναίων ἔτι Heath, ὡς Ἀθηναίων Markland, ἔστ' Ἀθηναίων Musgrave, αὖ σ' Ἀθηναίων Fritzsche, σ' Ἀθηναίων Hermann, εἶσ' Ἀθηναίων Monk, σ' Ἀθηναίων ἐπὶ γαῖαν Hartung (qui olim ἐς delebat) 1132 ἔμ' αὐτοῦ δὲ λιποῦσα Monk | προλιποῦσα Hermann, σὺ λιποῦσα Koechly 1132 sq. προλιποῦσα πλατᾶν εἶ ῥοθίοις Weil, προλιποῦσα πλάτας βήσῃ ῥοθίοις olim coniciebam, ῥοθίοις πλάταις λιποῦσα βήσῃ Wilamowitz | προλιποῦσ' ἀποβήσει Schoene 1133 ⟨σὺ⟩ βήσει Mekler | βήσει ῥοθίῳ πλάτᾳ (olim πλάταις ῥοθίοις) Hermann, βήσῃ ῥοθίοισιν (deleto πλάταις) Bergk, πλατᾶν ῥοθίοις βήσει Groeppel | ῥοθίαις Aldina | πλάταις] ἐλάταις Musgrave, πλάταισιν Paley, πλαγαῖς olim Weil 1134 ἱστία delet Bothe | ἱστία δὲ πρότονοι κατὰ (deleto ἀέρι) Paley, ἀέρι δὲ πρότονοι ** κατὰ Christ, ἀέρι δ' ἱστία ⟨δὴ⟩ κατὰ (deleto πρότονοι) J. H. H. Schmidt | ἱστία καὶ πρότονοι Markland, ἱστία πρὸ προτόνου Seidler, ἱστί' ἐπὶ προτόνοις Fix, ἱστία πὰρ πρότονον Bergk, ἱστία ποντοπόρου Maehly, ἱστί' ⟨ἐρειδόμενα⟩ προτόνοις olim coniciebam | πρὸς προτόνους L. Brunn, ἀπὸ προτόνου Eichler, σὺν προτόνοις Mekler 1134 sq. ἱστία δ' ἀέρια προτόνοισιν ὑπὲρ στόλον ἐκπετάσουσι πόδες olim Dindorf, ἀέρι δ' ἱστία καὶ προτόνους κατὰ . . ἐκπετάσουσιν ὀπαδοὶ Kvičala | ἱστία τε πρότονοι . . πόδας τε Hermann, ἱστί' ἐπὶ προτόνοις . . ἐκπετάσεις, πόδα Hartung, ἱστία πᾶς πρότονος . . ἐκπετάσει, πόδα Enger, ἱστία (ποντοπόρου vel potius) λαιφοτόνοι (vel κραιπνοφόροι) . . ἐκπετάσουσι πνοαί Bruhn 1135 πόδε Scaliger, πόδας mavult Barnes, olim delebat Hartung 1136 νεὸς Weil

1141 πτέρυγας ἐν γνωτοῖς ἀμφὶς Musgrave, πτέρυγας ἐν νώτοισιν ἐμοῖς Monk 1142 θοαζούσας Hartung 1143 χοροῖς δ' ἐσταίην Bruhn 1144 πάροδος Lachmann, πάρεδρος Badham | παρθένος εὐδόκιμος γάμων Markland, παρθένος εὐδοκίμουν γάμῳ Musgrave, παρθένος εὐδοκίμουν, ἐμὸν (et 1146 θιάσοις) Fritzsche, πάροιθ' εὐδοκιμοῦσ' ἐμᾶς Kirchhoff, πάρος ἐν εὐδοκίμοις γάμοις Paley | γάμων] γονέων Enger, δόμων Koechly 1144 sq. εὐδοκίμουν ἀμὸν περὶ Kvičala | εὐδοκιμοῦσ' ἐμᾶν . . φιλᾶν Maehly 1145 sq. περὶ πόδ' . . φίλας (φίλοις Hartung, φιλᾶν Enger, φίλους, olim κύκλῳ Koechly) πρὸς ἥλικων θιάσους (θιάσοισιν Hartung, θιάσοις Enger) Hermann 1146 θιάσοις Badham 1147 χάριν τε Lachmann 1147 sqq. ἐς ἁμίλλας, χαρίτων τε χαίτας ἁβρόπλουτον ὅτ' εἰς ἔριν ὀρνυμένα . . γέννυν συνεσκίαζον Hermann, εἰς ἁμίλλας, χαρίτων χαίτας τ' εἰς ἔριν ἁβρόπλουτον ὀρνυμένα κτέ. Paley 1148 χλιδᾶς ἁβροπλούτοιο Markland, καὶ τὰν ἁβρόπλουτον Bothe, καὶ χαίτας ἁβροπλούτοιο Monk, καὶ χαίτας ἁβρόπλουτον εὖτ' Schoene, καὶ χαίτας ἁβρόπλουτον ὅτ' Kvičala, διαίτας ἁβροπλούτοιο Klotz, χλιδᾶς θ' ἁβροπέπλου φίλαν Koechly, ἁβροπλούτοιο χλιδᾶς τ' Weil, καὶ τᾶς ἁβροπέπλου χλιδᾶς Maehly, χαίτας δ' ἁβροπλούτου Herwerden, τᾶς ἁβροπλούτοιο χλιδᾶς olim coniciebam, χλιδᾶς θ' ἁβροπλούτοιο Groeppel, ἁβροπλούτοιο χλιδᾶς θ' ⟨ἑκοῦσ'⟩ Mekler 1148 sq. καὶ τὰν ἁβρόπλουτον ἔριν Bothe, ⟨καὶ⟩ χαίτας ἁβρόπλουτον ἔριν Hartung, ἁβροπλούτου ἔριν χλιδᾶς Dindorf, χλιδᾶς ἁβροπέπλου τ' ἔριν Enger 1148 sqq. καὶ χλιδᾶς ἁβροπλούτοιο . . γέννσιν, ἐψίαζον Bergk, χαίτας ⟨αὖτ'⟩ ἁβροπλούτου τ' ἔριν ὀρνυμένα πολυποίκιλα φάρεα ⟨ταῖς⟩ γέννσιν περιβαλλομένα ⟨οὐκέτ'⟩ ἐσκίαζον J. H. H. Schmidt, ἁβροπλούτου τε χλιδᾶς εἰς ἔριν ὁρμένα . . γέννυν συνεσκίαζον England 1149 ἔς τ' ἔριν Markland, εἰς ἔριν delet Wfg. Bauer | ὁρμένα Musgrave

1150 παραβαλλομένα Monk 1150 sq. πλοκάμον περιβαλλομένα γέ-

νυσιν εὐσκίαστον Musgrave | *γένυ συνεσκίαζον* Canter, *γέννας ἐσκίαζον* Markland, *γέννυν οἷ συνεσκίαζον* Hartung, *γένυς συνεσκίαζον* Kvičala, *γέννυν οἷσιν ἐσκίαζον* Enger, *γέννυν ἐσκίαζον* Weil 1151 ⟨*κάρα*⟩ *συνεσκίαζον* vel ⟨*κρᾶτ'*⟩ *ἐπεσκίαζον* Koechly, ⟨*ὄμματ'*⟩ *ἐσκίαζον* coniciebam, *ὄψιν ἐσκίαζον* Stadtmueller | *ἐνίαζον* Bothe Ante 1152 chori distichon excidisse putat Wilamowitz 1154 *ἤδη*] *ἄρα* Elmsley 1155 *χύτλοις ἐν ἁγνοῖς* Valckenaer, fort. *ἄντροις ἐν ἁγνοῖς* | *σώματ' ἀναλάμπει* Bothe, *σῶμα θάπτονται* Jacobs, *σῶμα δαίονται* Elmsley, *σῶμα κάμπτονται* Camper, *σῶμα λάμπουσιν* Kvičala, *σώματ' αἴθονται* Koechly, *σώματ' ἀνύεται* (vel *ἀδύτοις ἐν ἁγνοῖς σώματ' ἐμπρῆσαι*) Rauchenstein, *σώμαθ' ἅπτονται* Heimsoeth, *δῶμα λάμπεται* Wfg. Bauer, *σῶμ' ἀνάπτονται* Verrall 1157 *τί ποτε* Monk 1158 *ὠλένῃ* Aldina 1159 *παραστάδι* Brodeau

1161 *ὁσία* Aldina | *ὅσια γὰρ δίδου μήπως τάδε* Kvičala 1168 *τὸ*] *τι* Dobree

1171 *ἠλθέτην φόνον* Markland, *ἦλθόν τινα φόνον* Musgrave 1174 *Ἄπολλον,* | *οὐδεὶς ἂν οὐδ' ἐν βαρβάροις ἔτλη τόδ' ἄν* Dobree | *οὐδὲ* (vel *οὐδ' ἂν*) *βάρβαρός γ' ἔτλη τόδ' ἄν* Matthiae, *οὐδ' ἂν βάρβαρος ἔτλη τις ἄν* Weil | *τόδ' ἤλπισ' ἄν* Elmsley, *ἔτλη τόδ' ἂν* Hermann, *τις αὔτ'* (*ταῦτ'* vel *τοῦτ'* mavult Ziegler) *ἔτλη* Badham 1175 *διωγμοῖς δ'* Bothe

Ante 1181 *καὶ νῦν* servans lacunam olim statuebam 1181 *καὶ δὴ* Dindorf | *καὶ συγκαθεῖσαν* Paley | *ἡδύ μου* Elmsley 1182 *τι φίλιον* F. Gu. Schmidt | *ἀγγείλαντε* Monk 1183 *Ὀρέστην γ'* Monk 1185 *καὶ ζῆν γε πατέρα* Monk | *κἀπάτορά γε ζῆν . . πράσσειν νέον* O. Goram 1186 *θεᾶς ἐξένευσας* Monk 1188 *τοῖς ξένοις* Aldina

1190 *ξίφος τε σοί* Markland 1192 *πηγαῖσι νασμῶν* (vel *ναραῖς*) Usener, *πηγαῖσι νυμφῶν* Stadtmueller, *πηγαῖσιν ἀδύτων* Mekler 1198 *φιλῶ*] *θέλω* F. Gu. Schmidt

1202 *δίκαιον* Elmsley | *ηὐλάβεια* F. Gu. Schmidt 1203 *ἃ δεῖ γενέσθαι* Jacobs 1204 *ποῖ γὰρ ἐκφύγοιεν* olim Nauck 1206 *δὲ*] *γε* Elmsley 1207 *κἆτα κρύψαντες* Barnes, *κατὰ δὲ κρυψάντων* Reiske, *κατά γε κρύψαντες* Heath, *κατακαλύψαντες* Markland 1209 *καὶ πόλει τὸν σημανοῦντα πέμψον — ἐντολὰς τίνας* Weil | *ποίας τύχας*] *ποίους λόγους* Elmsley, *ποίας ταγάς* Hermann, *ποῖόν τι δρᾶν* Rauchenstein, *λόγους τίνας* F. Gu. Schmidt, *ποῖ' ἄστυ βάς* Mekler

1210—14 sic disponit: *ἐν δόμοις . . ἅπαντας — στεῖχε . . σύ — καὶ φίλων γε δεῖ μάλιστα — τοῦτ' . . ἐμέ — μηδέν' . . πελάζειν — μὴ συναντῴην φόνῳ — μυσαρὰ . . ἐστίν — εὖ . . πόλιν* (*φίλους* olim coniciebam) — ⟨*εἰκότως*⟩ — *ὡς εἰκότως . . πόλις* Hermann, sic: *ἐν δόμοις κτἑ.* — *στεῖχε κτἑ.* — *μυσαρὰ κτἑ.* — *εὖ γε κτἑ.* — *εἰκότως* — *ὡς εἰκότως κτἑ.* — *καὶ φίλων γε δεῖ μάλιστα* — *τοῦτ' κτἑ.* — *μηδέν' . . πελάζειν* — *μὴ συναντῴην φόνῳ* Hartung, *ἐν δόμοις μίμνειν δ'* (sic) *ἅπαντας* et *μηδέν' εἰς ὄψιν πελάζειν* olim permutabam hoc ordine: *μηδέν'* — *μὴ συναντῷεν* — *ἐν δόμοις μίμνειν δ'* — *στεῖχε* — *μυσαρὰ* — *εὖ γε*, versu 1210 deleto scribit *μηδέν' εἰς ὄψιν πελάζειν* — *στεῖχε καὶ σήμαινε σύ* — *μυσαρὰ γὰρ τὰ τοιάδ' ἐστίν* — *εὖ γε κηδεύεις πόλιν* — *καὶ φίλων . . ἐμέ* England 1210 *συναντῶσιν* Elmsley, *συναντῴην* Hermann 1213 *καὶ φιλεῖν δοκεῖς* Musgrave, *καὶ φίλην γ' οὐ* olim, postea *καὶ φίλων γοῦν δεῖ* Bothe, *καὶ φίλων μηδεὶς* Blomfield, *καὶ φίλων γ' οὐ δεῖ* Elmsley, *καὶ φίλων γε δεῖ* Hermann, *καὶ φίλων γ' οὐ δεῖ*, hunc v. post 1214

transponens, Monk, *καὶ φιλῶ γ' οὓς δεῖ* Badham 1213 sq. *ΙΦ. καὶ φίλων οὐδεὶς ΘΟ. μάλιστα· τοῦτ' . . ἐμέ. ΙΦ. ⟨μέμψεταί με⟩* Paley 1214 post 1202 collocat, *ὧν εἰκότως σ' ἡ* scribens, Markland | *εὐστόχως* supplet Musgrave, *εὐσεβῆ γ'* Fix, *ἀλλὰ χρή μ'* Monk, *καὶ πολίτας γ'* (deleto *ὡς*) Badham, *εὖ λέγεις* Herwerden, *εἰς φίλους* Geist, *χἀτέρους* Mekler | *ΙΦ. εἰκότως. ΘΟ. ὡς κάρτα καὶ σὲ κτἑ.* Koechly 1215 *πρὸ ναῶν* ex interpretatione vocabuli *αὐτοῦ* repetit Vitelli 1215 sq. *σὲ δὲ μένοντ' .. ναῶν τῆς θεᾶς .. ἁγνίσαι χρὴ σὸν μέλαθρον* Paley 1216 *ἁγνίσαι χρή σοι* Kvičala | *χρυσοῦν* Scaliger, *δρόσῳ* Musgrave, *χύτλῳ* Burges, *κύκλῳ* Hermann, *κρωσσῷ* Bergk | *μόλῃ* Monk 1218 *προθές σου* Monk | *μὴ 'ν παλαμναίῳ* (vel *'ς παλαμναῖον*) *βάλω* Weil | *παλαμναῖον* (vel *παλαμναίους*) *βλέπω* Wfg. Bauer

1220 *ἐπεὶ σχολή* Bruhn 1222 *ἀλλὰ γὰρ βαίνοντας ἔξω δωμάτων* Kirchhoff | *τούσδ' ἄρ'*] *τούσδε δ'* Badham 1223 *κατὰ θεᾶς κόσμους* olim, postea *καὶ θεᾶς κόσμον* Bothe | *ὧν φόνῳ* Kirchhoff 1227 corruptum, 1228 spurium iudicat Nauck, 1227 sq. vel 1226—29 delet Herwerden

1233 *τὰ*] *τε* Monk 1234 *ῥῦσαί σφ' ὁ* Musgrave | *ἁ Λατὼ γόνον* J. H. H Schmidt | *γόνος* et 1259 *ἰὼν* delet Bergk 1235 sqq. *Δηλίοις ⟨τέκ'⟩ ἐν καρποφόροις γυάλοις χρυσοκόμαν Φοῖβον, κιθάρᾳ σοφὸν ἅμα θ' ἃ τόξων ἐπὶ γάννυται εὐστοχίᾳ* Bothe 1236 *καρποφόρος* Weil, *καρποφόρει* Wilamowitz | *ἐν γυάλοις* Badham, *γυάλοισι* Monk 1237 *Φοῖβόν τε χρυσοκόμαν* Hermann | *ἔτεκεν* supplet Milton, *γείνατο* Klotz, *γέννησε* J. H. H. Schmidt 1238 *εἴτ' ἐπὶ* Bergk, *ὅς τ' ἐπὶ* E. Galli 1239 *φέρεν νιν* Markland, *ἔφερ' εὖνιν* Musgrave, *φέρε δέ νιν* Jacobs, *φέρε νιν* Matthiae, *ἔφερέν νιν* Seidler, etiam *φέρε δ' υἱὸν* Kirchhoff, *φέρε νιν δ'* Bergk

1241 sq. *λιποῦσα ματέρ' ἀστάκτων* (vel *ματέρα στακτῶν*) Wfg. Bauer 1242 *ἀστάκτων*] *ἀθράκτων* Madvig | *εἰς ἄστακτον μάτηρ* Schoene, *μάτηρ εἰς ἀστάκτων* Koechly, *ἄστακτον πρὸς νᾶμ'* vel *εἰς ἄστακτον νᾶμ'* olim coniciebam | *ματέρ'* Jacobs, *ματέρ' εἰς* Weil, *κρατῆρ'* Newman | *οὐθάτων* Musgrave, *ὑδάτων, ⟨ἐπὶ⟩* Mekler 1242 sq. *ματέρα παγᾶν βακχεύουσαν* Wilamowitz 1243 *τὰν* delet Musgrave (et Weil) | *βακχευθεῖσαν* Dobree 1246 *κατάμαλλος* Musgrave, *κατακαλυφθεὶς* Heath, *κατάχλαινος* Hermann, *κατάφρακτος* Monk, *κατάφαρκτος* Hartung, *κατάπαστος* Dindorf, *καταλάχνος* Wieseler, *κατάκοιτος* Kayser, *καθέλικτος* Koechly, *κατάκρυπτος* Paley, *κατάκλιτος* M. Kulla | *κάτεχ' ἄλσος εὔφυλλον δάφνᾳ* Burges | *σκιερὸν κάτεχ' ἄλσος εὐφύλλου δάφνας* Badham, *σκιερὰν κάτ' ἄχαλκος εὔφυλλον δάφναν* Semitelos 1247 *ἄμφεπε ⟨παῖς⟩* olim Kirchhoff 1247 sq. *τέρας ⟨ὄμμασιν⟩ ἀμφέπον μαντεῖον ὑποχθόνιον* Badham | *ἄμφεπεν ἄμφεπ' αἰεὶ μαντεῖον χθόνιον* Musgrave, *ἄμφεπεν ⟨εὖ⟩ μαντεῖον ⟨κλεινὸν⟩ χθόνιον* J. H. H. Schmidt 1248 *χθόνιον. ⟨κατὰ δ' οὖν⟩* Kirchhoff, *χθόνιον ⟨Θέμιστος⟩* Bergk, *χθόνιον ⟨φυλάσσων⟩* Koechly, *⟨Θέμιδι⟩ χθόνιον* Mekler

1251 *Φοῖβος* Bothe 1252 *ζαθέων*] *ζαχρύσων* Kirchhoff, *ζατίμων* Newman 1255 *βροτοῖς ἀναφαίνων θεσφάτων ἀδύτων ὕπερ* Bothe 1256 *θεσφάτων εὐίων* Duport, *θεσφάτων σεμνῶν* Reiske, *θέσφατα νέμων* Musgrave | *νωμῶν* Burges 1256 sq. *νέμων τ' ἀδύτων ὄπα* Lehrs 1257 *ἀδύτων ὕπεξ* Burges 1258 *γεῖτον* Musgrave 1259 *ἐπεὶ Γᾶς ἑλὼν* Kirchhoff, *ἐπεὶ παῖδ' ἐὰν* Rauchenstein, *ἐπεὶ Γαῖαν* Bruhn

1260 sq. *παῖδ' ἀπενάσσατ' Ἀπόλλων* Seidler, *παῖδ' ἀπενάσσατο Πυθῶνος ἀπὸ* Hermann, *παῖς ἀπενάσσατο Λατῷος ἀπὸ* Mekler 1263 *Χθὼν νύχι' ἐκτεκνώσατο φάσματα* (deleto *ὀνείρων*) Bothe 1264 *οἷς* Hartung | *ἃ πέπρωται* Burges, *τά τε πρὶν* Bergk, *τά τ' ἐόντα* Bruhn 1265 *τά τε πάνθ' ὅσ' ἔμελλε* Burges | *ἅ τ' ἔμελλε* Seidler | *ὅσ' ἔμελλε τυχεῖν θ'* Hermann 1266 *ὕπνῳ* Markland 1266 sq. *ὕπνους κατὰ δνοφερὰς τ' εὐνὰς* Musgrave, *ὕπνῳ κατὰ δνοφερᾶς γᾶς ἐνοπὰς* Jacobs, *ὕπνῳ γᾶς κατὰ δνοφερὰς εὐνὰς* Bothe 1267 *γᾶς εὐνάς*] *χαμεύνας* Linder | *εὐνὰς* delebat olim Badham | *φράζον* Seidler | *εὐνὰς γᾶς ἔφραζεν ἄνω* Hermann, *γᾶς εὐνὰς ἔφραζε σαφῶς* Hartung, *εὐνὰς φράζον· Γαῖα δὲ τὰν* Badham, *γᾶς εὐνὰς ἔφραζον· τάχα δὲ* Bergk, *χαμεύνας ἔφραζον οὐκ ἀτελῆ* Rauchenstein, *χαμεύνας φράζον· γαῖα δὲ* Weil, *γᾶς εὐνὰς φράζον ἀτρεκέως* Ziegler, *χαμεύνας ἔφραζον σκοτίου* England, *γᾶς εὐνὰς φράζε· πάλιν δὲ* Wilamowitz, *γᾶς εὐνὰς φράζον ⟨τορά⟩· Γαῖα δὲ* Mekler 1268 *μαντείων* Seidler, *μαντεῖόν τ'* Matthiae 1269 *Φοίβου* Burges

1271 *ἕλιξ' ἐς Διὸς θρόνον* Barnes, *ἕλιξ' ἐς Διὸς γένυν* Markland, *ἄϊξ' ἐς Διὸς θρόνον* Musgrave, *ἔπλεξ' ἐκ Διὸς θρόνων* anonymus, (*παιδνῇ χείρ' ἕλεν Διὸς ἀνθερεῶν'* Burges), *ἕλιξ' ἐπὶ Ζηνὸς θρόνον* Hermann | *ἐκ Διὸς*] *ἵκτειος* Newman 1272 *δόμων* delet Bothe | *χθονίας* Nauck 1272 sq. *δόμων ἀφελεῖν θεᾶς οἱ μῆνιν χθονίαν* olim Hermann, *δόμων χθονιᾶν ἀφελεῖν θεᾶς μῆνιν ἰὰν* Sauppe 1273 *ἀφελεῖν μῆνιν νύχιον* Hermann, *ἀφελεῖν μήνιμα θεᾶς* Hartung, *ἀφελεῖν μῆνιν νυχίους τ' ὀνείρους* Koechly, *ἀφελεῖν μῆνιν νυχίους τε θέας* Mekler, *ἀφελεῖν μῆνιν θεᾶς* Wilamowitz 1274 *γελᾷ Ζεὺς δ' ὅτι* Burges, *γέλασ' ὅτι* Bothe

1276 sq. *ἐπὶ δ' ἔσεισεν κόμαν παῦσαι νυχίους ἐνέρους* Badham 1277 *παῦσεν ὀνείρους νυχίους* Musgrave, *παῦσεν δ' ὀνείρους νυχίους* Bothe | *παύσων* Monk | *μυχίους* Bergk 1278 *δὲ μαντοσύναν* Markland, *δὲ μῆνιν θεᾶς* (ex 1273) Seidler, *λατροσύναν* Kvičala, *δ' ἀδαμοσύναν* Gu. Hoffmann, *δ' ἀλαμοσύναν* Weil 1278 sq. *ἐπὶ δὲ λαθοσύναν . . ἐξεῖλεν φάτιν* Stadtmueller

1280 sqq. *καὶ τιμὰς πάλι θῆκε ⟨Κρονίων⟩ Λοξίᾳ πολυαγόρῳ ἐν ξενόεντι θρόνῳ* Bothe 1282 *δ'*] *τ'* Bergk 1283 *ἐν ᾠδαῖς* Burges, *ἀοιδοῖς* Monk, *ἀοιδάς* Bergk 1285 *τῆσδ' ὅποι κυρεῖ βεβὼς* Bothe 1287 *τῶνδε*] *τῆσδε* Nauck 1288 *εἴ με χρὴ* (vel *εἴ που χρὴ*) *κελευσθεῖσαν* Lenting

1291 *φυγόντες* Markland 1299 *μέγ' ἐστὶ* Mekler | *μέτεστιν ὑμῖν* Seidler, *μέτεστί γ' ὑμῖν* Paley | *τῶν . . μέρος*] *τῶνδε τῶν πεπραγμένων* Nauck, *τῶν πεπραγμένων ἴσως* (vel *μέτεστί θ' ὑμῖν καί τι τῶν πεπραγμένων* vel *ἴσως γὰρ ὑμῖν τῶν πεπραγμένων μέτα*) Koechly, *οἶδα, τῶν πεπραγμένων* O. Hense

1301 *πύλας*] *θύρας* olim coniciebam 1302 *τοὔπος*] *πιστὸς* Bruhn

1305 delet Czwalina 1306 *ἀγγέλλων*] *εἰσφέρων* Weil 1308 *πύλας τ'* Markland | *ψόφον*] *φόβον* Aldina 1309 *ψευδῶς λέγουσαί μ' αἵδ'* Pierson, *ψευδῶς λέγουσαι δή μ'* Heath, *ψευδῶς ἔλεγον αἵδ' αἵ μ'* Markland, *ψύδρ' ἔλεγον αἵδε καί μ'* Musgrave, *ἀλλ' ἔλεγον αἵδε καί μ'* Elmsley, *ψευδῶς μὲν αἵδε καί μ'* olim Hermann, *ψευδῶς ἄρ' αἵδε καί μ'* Matthiae, *ἔφησαν αἵδε καί μ'* Monk, *ἔπλασσον αἵδε καί μ'* Badham, *ψευδεῖς* (vel *ψεύδουσ'*) *ἄρ' αἵδε καί μ'* Hartung, *ψευδῶς ἄρ' αἵδε θεᾶς μ'* Kirchhoff, *φεῦ· | ὡς* (*πῶς* Wilamowitz) *ἔλεγον αἵδε καί μ'* Kvičala,

ψεύδουσιν αἵδε καί μ' Klotz, *ψευδεῖς ἄρ' αἵδε γ' αἵ μ'* vel *ψευδῶς ἄρ' ἔλεγον αἵ μ'* Rauchenstein, *ψευδῶν γυναικῶν αἵ μ'* Enger, *πῶς δ' ἔλεγον αἵδε καί μ'* Nauck, *ψευδηγόροι δή μ' αἵδ'* nescio quis, *ἔφασκον αἵδε καί μ'* England

1316 *δόλια δ'*] *τοιάδ'* Tournier 1317 *τί βούλευμ' ἐν φρεσὶν κεκτημένη;* Burges, *τί ποτε λῆμ' ἀσύνετος κεκτημένη;* F. Gu. Schmidt | *πνεῦμα*] *δεῖμα* Madvig 1318 *σώσουσ'* Markland

1320 *τοῖς γε βωμοῖς θεᾶς* Monk | *θεᾷ* Aldina 1321 *πῶς δ' ὃ μεῖζον* Mekler 1324 *διωγμὸν ὅστις* Hermann, *ὅστις διωγμὸς* Monk, *δίωγμ' ὅπως τι* Nauck 1325 *ὠκύπλουν* vel *εὐθύπλουν πόρον* Rauchenstein | *πόρον*] *φυγὴν* O. Goram 1326 (*φεύξουσιν* Scaliger) 1328 delet Wfg. Bauer

1330 *ἔχοντας ἕξ, ἔνευσ'* Kirchhoff 1332 *θύσουσα* Reiske, fort. *τελοῦσα* 1333 sq. *αὐτὴ δὲ χερσὶ . . ἔστειχ' ὄπισθε* Nauck, *αὐτὴ δ' ὄπισθε δεσμὰ χερσὶ τοῖν ξένοιν ἔστειχ' ἔχουσα* Mekler 1334 *ὕποπτά μοι* Badham 1339 *ἥμενοι, φόβος* (vel *δέος*) Prinz

1340 *λαθόντες* olim Nauck 1343 *αὐτὸς ἦν* Tournier 1344 *ἑωμένους* Schaefer, *ἑώμενοι* Elmsley 1345 *σκάφους* Bothe 1346 post 1347 transponit Musgrave, post 1394 Hermann | *κατῆρες* Markland, (*τ' εὐήρει* Schenkl) | *ταρσῶν κατήρη* Dobree, *ταρσοῦ κατῆρες* Schoene | *ταρσῷ κατῆρες πίτυλον ἐς πτερούμενον* Greverus 1349 *πρύμνῃ δ' ἐν ἑστῶτες* Bruhn

1350 *κοντοὺς δὲ πρωρεῖς εἶχον* Reiske | *εἶχον*] *εἷλκον* Scaliger | *ἐπωτίδος* Markland 1351 sq. *ἄγκυραν ἐξανῆπτον ἢ πρυμνήσια σπεύδοντες ἦγον διὰ χερῶν καὶ κλίμακα* Kirchhoff 1352 *σπάσαντες* Scaliger | *σπεύδων τις ἦγεν*, post 1351 versum intercidisse putans et 1353 delens, Kvičala, *σπουδῇ τ' ἐσῆγον*, versum post 1353 transponens, Earle | *πρύμνης κάτα* Mekler. Versum, ⟨*κἂν τῷδ' ἐκεῖνοι πρύμναν ἀναβαίνειν νεὼς*⟩ *σπεύδοντες, εἶχον . . πρυμνήσια* scribens, post 1353 collocat Bergk

1352 sq. *διὰ χεροῖν πρύμνης τ' ἄπο, πόντου διδόντος, τῇ ξένῃ* Musgrave | *πρύμνης τ' ἄπο πόντῳ διδόντες* Wfg. Bauer 1353 ⏑ – *δὲ δοῦντες* Badham, *κοντῷ διδέντες* Nitzsch, *κάτω δὲ δόντες* Rauchenstein | *τὴν σκάφην* Markland, *τοῖν ξένοιν* Seidler 1356 *διευθυντηρίους* Reiske

1356 sq. *δι' εὐθυντηρίας οἴακος* Heath, *διευθυντηρίας οἴακος* Musgrave

1359 *κλέψοντες . . ξόανον ἢ* (*ἢ* iam Heath) *θυηπόλον* Markland | etiam *ξέσμα καὶ θυηπόλον* Musgrave

1360 *ὤν γε* Barnes, *ὢν τί* Dobree | *ὢν τήνδ' ἐξαπεμπολᾷς* Reiske 1362 *τὴν δ'* olim Nauck 1365 delet Nauck 1369 *κῶλά γ' ἀμφοῖν* Kulla | *ἅμα*] *θαμὰ* Bergk

1371 *ὡς ξύν τ' ἀπειπεῖν* vel *ὥστε συναπειπεῖν* Markland, *ὥστε ξυναλγεῖν* olim Hermann, *ὥστ' ἐξαναπνεῖν* Monk | *ὥστ' εὖ συνάπτειν κοὐ* Kvičala, *ὥστ' εἰ ξυνάπτοι καὶ* Wfg. Bauer

1380 *φόβος*] *πόνος* Hermann | *παρθένῳ* supplet Badham, etiam *τῇ κόρῃ* Kirchhoff, *νηῒ μὴ* Kvičala, *ἱερίαν* Koechly, *νεάνιδος* Weil, *Ἰφιγόνην* Mekler 1382 *βάς τ'* Markland 1383 *ἀδελφήν τ'* Hermann

1386 *βοήν τιν'* Aldina | *τῆς Ἑλλάδος* Pierson | *ναῦται νεώς*] *λωτίσματα* Badham, *νεανίαι* Nauck, *νεηλάται* Koechly, *ναύτης λεώς* F. Gu. Schmidt, *ναῦται τάχα* Wfg. Bauer, *ναῦται λεῴ* olim Weil. Versum delet Kvičala 1386 sq. *ὦ γῆς Ἑλλάδος λεώς, ἁλὸς λάβεσθε κώπαις* Musgrave, *ὦ, τῆς ἑλλάδος, ναῦται, νεὼς λάβεσθε κώπαις* Bothe 1387 *τ'*

ἐπιλευκαίνετε vel *τ' ἐλλευκαίνετε* Markland, *τ' εὖ λευκαίνετε* Seidler | *κώπαισί τε ῥόθια λευκαίνετε* Pierson, *κώπαις ῥόθι' ἁλὸς λευκαίνετε* Porson, *κώπαις τε ῥόθια λευκαίνετε* Seidler, *κώπαισι ῥόθιά τε λευκαίνετε* Matthiae 1388 *ἔχομεν γὰρ*] *ἔχοντες* Hermann 1389 *Συμπληγάδων τ'* Markland

1390 (*οἱ δὲ κεκραγμὸν ἡδὺν* Herwerden), *οἳ δ' ὥστε μάργοι γῆρυν* F. Gu. Schmidt 1392 *στόμια δ' ἐκπερῶσα δὴ* Badham 1393 *ἐπείχετο* Pierson, *ἐπίσχετο* vel *ἐτείρετο* Reiske, *ἀπήγετο* Markland, *ἀπείργετο* Earle 1394 *νεὼς*] *σκάφος* vel *πνέων* Paley, *σκάφος* etiam Maehly 1394 sq. *ἐξαίφνης τέως ὤθει· παλιμπρυμνήσιοι δ'* Kvičala 1395 *πάλιν πρῳρήσι'* R. Unger, *πάλιν πρύμνησιν* Schoene, *πάλιν πρύμνηθεν* Rauchenstein 1396 *κῦμα*] *κέντρα* Nauck | *εἰς γῆν δ' αὖ πάλιν* Scaliger, *εἰς γῆν δ' ἔμπαλιν* Musgrave

1404 *ἐξ ἐπωμίδων χέρας* Musgrave, *ἐκβαλόντες ὠλένας* Matthiae, *δ' ἐκβαλόντες ὠλένας*, ita ut versus excidisse putetur, mavult Hermann, *ἔκβαλόν τ' ἐπωμίδας* vel *ὠλένας ἐπωμίδων* olim, postea *ὠλένας ἐπωμίδος* Hartung, *δεξιὰς ἐπωμίδος* Badham, *τ' ἐξέβαλον ἐπωμίδας* Schoene, *εὐχερῶς ἐπωμίδας* Nauck, *ἄχρι τῶν ὤμων χέρας* Wfg. Bauer, *ἐκβαλόντες* <*ὠλένας*> | *ἐπωμίδος* <*κάμνον τὸ καρτερόν, χέρας*> Ziegler 1404 sq. *παιᾶνα, γυμνὰς ὠλένας ἐπωμίδων* | <*πρὸς αἰθέρ'*> *ἐκβαλόντες,* <*εἶτ' αὖθις*> *χέρας* | *κώπῃ . . κελεύσματος* | *παλιρρόθοισιν ἀντέτεινον κύμασιν* Koechly. Post 1405 lacunam statuit Kirchhoff 1407 *χηλῶν τις* Rauchenstein 1408 *ἐξανῆπτεν* (*ἐξανῆπτ' ἐν*, ut est in apogr. Paris., Schoene) *ἀγκύλαις* Seidler, *ἐξανῆκεν ἀγκύλας* Earle 1414—9 delet England 1414 *'Ιλίου τ' ἐπίσκοπος* Reiske | *ἐπεσκόπει* Matthiae 1415 *Πελοπίδαις τ'* Markland 1415 sq. *Πελοπίδαις δ' ἐναντίος ὢν νῦν* Kirchhoff 1418 *λαβόντ' ἀδελφὴν* Pierson | *φόνον*] *πόνον* Madvig, *φόβον* Weil 1419 *ἀμνημόνευτος θεᾶς* Markland, *ἀμνημονοῦσα θεὰν* Rauchenstein

1424 sq. *δραμεῖσθ' ἐπ' ἐκβόλους, νεὼς 'Ελληνίδος δ' ἕξεσθε* Herwerden 1427 *ἕλκετ'* Monk 1428 *ἱππεύμασι*] *θηρεύμασι* Wesener

1433 *τῶν προκειμένων* Barnes 1435 *ποῖ δὴ διωγμὸν* olim Elmsley | *πορσύνεις* Nauck, possis *τόνδ' ἐπευθύνεις* 1436 *τούσδ'* Markland 1437 *ῥῦμα* repudiat Dobree

1445 *τίθησ' οἱ* Weil | *πορθμεύων πλάτην* Badham 1447 *παρὼν ὅμως* Lenting

1450 *ἐσχάτης* Tournier 1455—7 delet Tournier 1457 *Ταυροπόλον ὑμνήσουσιν εἰς ἀεὶ θεάν* Nauck, *Ταυροπόλον εἰς τὸ λοιπὸν ὑμνήσουσι δή* Weil, *Ταυροπόλον ὑμνήσουσι τοῦ λοιποῦ θεάν* Lakon | *Ταυροπόλην* Elmsley | *θεάν*] *ἀεί* anonymus 1458—61 delebat olim Hartung 1458 *νόμον τε θήσεις* Paley

1460 *ἐξανυττέτω* Markland | *ἀνδρὸς*] *ἀρνὸς* Burges 1461 *θεᾶς θ' ὅπως* Wfg. Bauer 1463 *κληδοῦχον θεᾶς* <*οἰκεῖν, ὅπου σε βίοτος εὐδαίμων μένει*> Markland 1469 post *οὕνεκ'* (non post v. 1468) lacunam statuit Reiske 1469 *γνώμης δικαίας δ' οὕνεκ' ἐξεσώσαμεν* Hartung

1470 *ψήφοις ἴσαις* Reiske 1471 *καὶ νόμισμ' ἱστᾶσ' ἐγὼ* vel *καὶ νόμισμα θεῖσ', ἀεὶ* vel *καὶ νόμον θεῖσ' εἰς ἀεὶ* Reiske, *κἂν νόμοις ἔσται τόδε* Burges, *καὶ νόμισμ' ἔστω τόδε* Dupius, *καὶ νόμισμ' ἔστ' αὐτόθεν* Bergk, *καὶ νόμισμ' εἶναι τόδε* Donner, *καὶ νόμιμον ἔστω τόδε* Koechly, *καὶ νόμον καθιστάμην* Paley. Post 1471 lacunam statuit: *καὶ νόμισμ'*

εἰς ταὐτό γε <*κρίνουσα τάσδε πάντα τ' εἰσέπειτ' ἀεὶ*> Hermann 1473 sq. delet Monk 1473 *σὺν κασιγνήτῳ* Reiske 1476 *ἄπειστος* Reiske 1478 *ἀδελφήν τ', οὐχὶ* England 1478 sq. *τί γάρ; πρὸς τοὺς σθένοντας πῶς ἁμιλλᾶσθαι καλόν;* Weil 1479 *καλόν*] *πλέον* olim Stadtmueller, *κενόν* Bruhn

1480 sq. delet Herwerden 1480 *εἰς σὴν ἰόντων* Elmsley, *ἴοιεν εἰς σὴν* Herwerden, fort. *ἴτων νυν εἰς σὴν* 1484 *ἐπηρόμην* Bothe 1485 *ναῶν* Radermacher 1486 delet Nauck 1487 *τὼ 'γαμέμνονος* Markland

1497—9 uncinis inclusit ex docti cuiusdam Britanni sententia Matthiae

EURIPIDIS
FABULAE

EDIDERUNT

R. PRINZ ET N. WECKLEIN.

VOL. II. PARS II.

SUPPLICES.

LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI.
MDCCCXCVIII.

EURIPIDIS

SUPPLICES

EDIDIT

N. WECKLEIN.

LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI.
MDCCCXCVIII.

LIPSIAE: TYPIS B. G. TEUBNERI.

ΕΥΡΙΠΙΔΟΥ

ΙΚΕΤΙΔΕΣ

⟨Ἀριστοφάνους γραμματικοῦ ὑπόθεσις.⟩

. . . . . ἡ μὲν σκηνὴ ἐν Ἐλευσῖνι· ὁ δὲ χορὸς ἐξ Ἀργείων γυναικῶν [αἳ μητέρες τῶν ἐν Θήβαις πεπτωκότων ἀριστέων]. τὸ δὲ δρᾶμα ἐγκώμιον Ἀθηνῶν.

Ἀριστοφάνους γραμματικοῦ ὑπόθεσις] „argumenti quae restant, indicis Aristophanei sunt verba extrema“ Kirchhoff (cum Marklando), *εὐριπίδου ἱκέτιδες* superscr. *l*, minio *P* | *αἳ μητέρες LP*, *αἳ μητέρες ἦσαν p* | *Ἀθηνῶν*] Dindorf, *Ἀθηναίων LP*.

Τὰ τοῦ δράματος πρόσωπα·

Αἴθρα.
χορός.
Θησεύς.
Ἄδραστος.
κῆρυξ.
ἄγγελος.
Εὐάδνη.
Ἶφις.
⟨παῖδες.⟩
⟨Ἀθηνᾶ.⟩

Personarum indicem om. *LP*, add. *p* exceptis nominibus *παῖδες*, *Ἀθηνᾶ*, quae supplevit Markland.

ΑΙΘΡΑ.

Δήμητερ ἑστιοῦχ' Ἐλευσῖνος χθονὸς
τῆσδ' οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,
εὐδαιμονεῖν με Θησέα τε παῖδ' ἐμὸν
πόλιν τ' Ἀθηνῶν τήν τε Πιτθέως χθόνα,
ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν
Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος
Αἰγεῖ δάμαρτα Λοξίου μαντεύμασιν.
ἐς τάσδε γὰρ βλέψασ' ἐπηυξάμην τάδε
γραῦς, αἳ λιποῦσαι δώματ' Ἀργείας χθονὸς
ἱκτῆρι θαλλῷ προσπίτνουσ' ἐμὸν γόνυ
πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας
Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων
ἄπαιδές εἰσιν, οὕς ποτ' Ἀργείων ἄναξ
Ἄδραστος ἤγαγ', Οἰδίπου παγκληρίας
μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων
γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ
θάψαι θέλουσι τῶνδε μητέρες χθονί,
εἴργουσι δ' οἱ κρατοῦντες οὐδ' ἀναίρεσιν
δοῦναι θέλουσι, νόμιμ' ἀτίζοντες θεῶν.
κοινὸν δὲ φόρτον ταῖσδ' ἔχων χρείας ἐμῆς
Ἄδραστος ὄμμα δακρύοις τέγγων ὅδε
κεῖται τό τ' ἔγχος τήν τε δυστυχεστάτην

1 notam *αἴθρα* om. *L*, add. *l* 5 *ὀλβίοις ἐν*] fort. *ὀλβίοισι* 8 *ἐπευξάμην LP* | *τάδε* postmodum add. in *L*, habet *P* 9 *∗ποῦσαι L*, *λιποῦσαι lP* 10 *προσπιτνοῦσ' LP* 13—17 versus suspecti, quibus deletis in v. 18 *εἴργουσιν οἱ* scribendum 16 *ὀλολότας L*, *ὀλωλότας lP* 17 *θάψαι*] *κρύψαι* Dindorf | *θέλουσι L* et *P*, sed *ι* in lit. scr. *p* (fuit *αι* ut vid.) | *μητέρων LP* (scilicet propter *τῶνδε*), *μητέρες l* 20 *τῆσδ'* ut vid. *P*, *ταῖσδ' p* | *ἐμῆς*] fort. *ἐμοῦ* 21 *δακρύοις*] F. Schroeder, *δάκρυσι LP* | *τέγγκων P* 22 *κεῖται*] fort. *θακεῖ* (vel *ἧσται*) | *τό τ' ἔγχος*] *τὸ κῆδος* Markland

στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων·
ὅς μ' ἐξοτρύνει παῖδ' ἐμὸν πεῖσαι λιταῖς
νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς
ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον,
μόνον τόδ' ἔργον προστιθεὶς ἐμῷ τέκνῳ
πόλει τ' Ἀθηνῶν. τυγχάνω δ' ὑπὲρ χθονὸς
ἀρότου προθύσουσ' ἐκ δόμων ἐλθοῦσ' ἐμῶν
πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται
φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.
δεσμὸν δ' ἄδεσμον τόνδ' ἔχουσα φυλλάδος
μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν
Κόρης τε καὶ Δήμητρος, οἰκτείρουσα μὲν
πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,
σέβουσα δ' ἱερὰ στέμματ'. οἴχεται δέ μοι
κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,
ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ φρενῶν
ἢ τάσδ' ἀνάγκας ἱκεσίους λύσῃ χθονὸς
ὅσιόν τι δράσας· πάντα γὰρ δι' ἀρσένων
γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.

ΧΟΡΟΣ.

ἱκετεύω σε, γεραιά, stroph.
γεραιῶν ἐκ στομάτων, πρὸς
γόνυ πίτνουσα τὸ σόν,
ἀπὸ σώματα λῦσαι φθιμένων
νεκύων, οἳ καταλείπουσι μέλη
θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν·

ἐσιδοῦσ' οἰκτρὰ μὲν ὄσσων antistr.
δάκρυ' ἀμφὶ βλεφάροις, ῥυ-
σὰ δὲ σαρκῶν πολιᾶν

27 μόνῳ Reiske, κοινὸν Stahl, καινὸν Vitelli 29 προθύσουσ'] Reiske, προθύουσ' *L P* 31 τῆσδε] fort. γῶτα 33 μένω] Markland, μενῶ *L P* | δυεῖν *L*, δυοῖν *l P* 37 κήρυξ *L P*, κῆρυξ *p* 38 sq. φρενῶν .. χθονός] scripsi (φρενὸς iam Reiske), χθονὸς .. θεοὺς *L P* 41 σοφοί *P*, sed οί in ras. scr. *p* 43 γεραιῶν] Reiske, γεραρῶν *L P* 44 πίτνουσα] scripsi, πίπτουσα *L P* 45 ἀπὸ σώματα] scripsi (ἀπὸ iam ORibbeck), ἄνομοι τέκνα *L P* (ἄνα μοι τέκνα ed. Brubachiana) 47 ὀρείοις *P* 50 ῥυσσὰ *Lp*, ῥυσὰ *P* | πολιᾶν *L*, sed ᾶ rescr. vel ex ω corr. *l*, πολιῶν *P*

καταδρύμματα χειρῶν· τί γάρ; ἃ
φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις
προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.

ἔτεκες καὶ σύ ποτ', ὦ πότνια, κοῦρον stroph.
φίλα ποιησαμένα λέκ-
τρα πόσει σῷ· μετά νυν
δὸς ἐμοὶ σᾶς διανοίας,
μετάδος δ', ὅσσον ἐπαλγῶ μελέα 'γὼ
φθιμένων οὓς ἔτεκον·
παράπεισον δὲ τεόν, λισσόμεθ', ἐλθεῖν
τέκνον Ἰσμηνὸν ἐμάν τ' ἐς χέρα θεῖναι
νεκύων θαλερὰ πτώματ' ἀλαίνοντα τάφων.

ὁσίως οὔχ, ὑπ' ἀνάγκας δὲ προπίτνου- antistr.
σα προσαιτοῦσ' ἔμολον δε-
ξιπύρους θεῶν θυμέλας·
ἔχομεν δ' ἔνδικα καὶ σοί
τι πάρεστι σθένος ὥστ' εὐτεκνίᾳ δυσ-
τυχίαν τὰν παρ' ἐμοὶ
καθελεῖν· οἰκτρὰ δὲ πάσχουσ' ἱκετεύω
σὸν ἐμοὶ παῖδα τάλαιν' ἐν χερὶ θεῖναι
νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.

ἀγὼν ὅδ' ἄλλος ἔρχεται γόων γόοις stroph.

51 *καταδρύμματα*] ed. Brubachiana, *καταδρύματα LP* | *χεροῖν LP*, *χειρῶν lp* 53 *προυθέμαν LP*, *προθέμαν lp* 56 *μετὰ νῦν LP* 58 *ὅσον LP*, *ὅσσον lp* | *μελέα 'γὼ*] Kirchhoff, *μελέα LP*, *μελέα τῶν l* 60 *τεὸν*] scripsi, *σὸν ὃ LP*, *σὸν ὃν lp*, *τὸ σὸν* Kirchhoff | *λισσομ' L*, *λισσόμ' P*, *λισσόμεθ' p* 61 *τ' εἰ P*, *τ' εἰς p* | *χεῖρα LP*, *χέρα lp* 62 *θαλερὰ LP*, *θαλερῶν p* | *πτώματ' ἀλαίνοντα τάφων*] scripsi (de *πτώματα* cogitavit Markland, *σώματ' ἀλαίνοντα τάφου* Hermann), *σώματα λάινον* (*λάιον P*, *λάινον p*) *τάφον LP*, *θαλερῶν σώματα δαρόν τ' ἀτάφων* Kirchhoff 63 *ὁσίως Lp*, *ὅσιος P*, fort. *θελέμως* | *προπίτνουσα*] scripsi, *προσπίπτουσα LP*, *προπίπτουσα p* 64 *δεξιπύρους* (sic scr. ut facile *δελιπύρους* legas) *L*, *δελιπύρους P*, *δεξιπύρους p* 67 *τὰν*] Hermann, *τὴν LP* 69 *σὸν ἐμοὶ*] Musgrave, *τὸν ἐμὸν LP* *ταλαίνᾳ 'ν* Wilamowitz | *χειρὶ LP*, *χερὶ lp* 70 *νέκυν*] Barnes, *νέκυα LP*, *νέκυ' lp* | *ἀμφιβάλλειν LP*, *ἀμφιβαλεῖν lp* | *παιδὸς ἐμοῦ LP*, *παιδός γ' ἐμοῦ lp* 71 *γόων γόοις*] Valckenaer, *γόων γόων LP*, *γόοις γόων* F. V. Fritzsche, *γόος γόων* Nauck

διάδοχος, ἀχοῦσιν προπόλων χέρες.
ἴτ' ὦ ξυνῳδοὶ κτύποι,
ἴτ' ὦ ξυναλγηδόνες,
χορὸς τὸν Ἅιδας σέβει,
διὰ παρῆδος ὄνυχα λευκὸν
αἱματοῦτε χρῶτά τε φόνιον·
τὰ γὰρ φθιτοὺς τοῖς ὁρῶσι κόσμος.

ἄπληστος ἅδε μ' ἐξάγει χάρις γόων antistr.
πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας
ὑγρὰ ῥέουσα σταγὼν
ἄπαυστος αἰεὶ δρόσων·
τὸ γὰρ θανόντων τέκνων
ἐπίφορόν τι κατὰ γυναῖκας
ἐς γόους πέφυκε πάθος. ἒ ἔ.
θανοῦσα τῶνδ' ἀλγέων λαθοίμαν.

ΘΗΣΕΥΣ.

τίνων γόους ἤκουσα καὶ στέρνων κτύπον
νεκρῶν τε θρήνους, τῶνδ' ἀνακτόρων ἄπο
ἠχῆς ἰούσης; ὡς φόβος μ' ἀναπτεροῖ
μή μοί τι μητέρ', ἣν μεταστείχω ποδί,
χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον.
ἔα·
τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων,
μητέρα γεραιὰν βωμίαν ἐφημένην
ξένας θ' ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν
κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων
ὄσσων ἐλαύνουσ' οἰκτρὸν ἐς γαῖαν δάκρυ,

72 ἀχοῦσι *LP*, ἰαχοῦσι *p* | προπόλων] Heath, προσπόλων *LP* 73 κτύποι] Wilamowitz, κακοὶ *LP* 75 χορὸς] Hartung, χορὸν *LP* | Ἅιδας] Hermann, ἀίδας *LP* 76 παρῆδος] Heath, παρηΐδος *LP* | ὄνυχι *LP*, ὄνυχα *lp* 77 τε om. *P*, add. *p* 78 φθιτοὺς] scripsi, φθιτῶν *LP* 80 ἀλιβάτου *LP*, ἁλιβάτου *lp* 82 αἰεὶ] Heath, ἀεὶ *LP* | δρόσων] Camper, γόων *LP* 84 ἐπίφορον] Camper, ἐπίπονον *LP* 87 γόους] Dobree (γόον τ' Elmsley), γόων *LP* 89 ἠχῆς] Nauck, ἠχοῦς *LP*, fort. ἀχῆς 90 μητέρ'] scripsi, μήτηρ *LP* 92 καινῶν anonymus 93 ἐφημμένην *LP*, ἐφημένην *lp* 94 ξένας] Elmsley, ξένους *LP* | οὐχ ἕνα ῥυθμὸν *LP*, οὐ ῥυθμόν γ' ἕνα *lp* 96 ἐλαύνουσ'] σταλάσσουσ' Herwerden

κουραί τε καὶ πεπλώματ' οὐ θεωρικά.
τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,
ἡμῶν δ' ἀκούειν· προσδοκῶ τι γὰρ νέον.

ΑΙ. ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων
τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας
ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις
φρουροῦσί μ', ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον.

ΘΗ. τίς δ' ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;

ΑΙ. Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.

ΘΗ. οἱ δ' ἀμφὶ τόνδε παῖδες; ἦ τούτου τέκνα;

ΑΙ. οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.

ΘΗ. τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί;

ΑΙ. οἶδ'· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.

ΘΗ. σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.
λέγ' ἐκκαλύψας κρᾶτα καὶ παρεὶς γόον·
πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.

ΑΔΡΑΣΤΟΣ.

ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,
Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.

ΘΗ. τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;

ΑΔ. οἶσθ' ἣν στρατείαν ἐστράτευσ' ὀλεθρίαν.

ΘΗ. οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα.

ΑΔ. ἐνταῦθ' ἀπώλεσ' ἄνδρας Ἀργείων ἄκρους.

ΘΗ. τοιαῦθ' ὁ τλήμων πόλεμος ἐξεργάζεται.

ΑΔ. τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.

ΘΗ. κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς;

ΑΔ. κἄπειτά γ' οἱ κρατοῦντες οὐκ ἐῶσί με.

ΘΗ. τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν;

ΑΔ. τί δ'; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.

ΘΗ. ξύμβουλον οὖν μ' ἐπῆλθες; ἢ τίνος χάριν;

ΑΔ. κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.

97 *κουραί τε*] Markland, *κουραὶ δὲ LP* 100 *γυναῖκές εἰσιν αἵδε μητέρες* F. Gu. Schmidt 101 fort. *Καδμείους* 104 *πύλαις*] *πέπλοις* Kayser 106 *τῶνδε P, τόνδε p* | *ἦ*] Barnes, *ἢ LP* | *τούτων LP, τούτου p* 111 *παρεὶς*] Beck, *πάρες LP* | *λόγον LP, γόον lp* 115 *καὶ*] *ἢ* Kirchhoff 116 fort. *ὀλέθριον* 119 *τοιαῦθ' ὁ τλήμων* etiam Cic. ad Quint. fr. II 13, fort. *τοιαῦτα, τλῆμον* 121 *κήρυξιν*] fort. *ῥάβδοισιν* 122 *κρατοῦντες*] Markland, *κτανόντες LP*

ΘΗ. τὸ δ' Ἄργος ὑμῖν ποῦ 'στιν; ἢ κόμποι μάτην;
ΑΔ. σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δ' ἥκομεν.
ΘΗ. ἰδίᾳ δοκῆσάν σοι τόδ' ἢ πάσῃ πόλει;
ΑΔ. πάντες σ' ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.
ΘΗ. ἐκ τοῦ δ' ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;
ΑΔ. δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.
ΘΗ. τῷ δ' ἐξέδωκας παῖδας Ἀργείων σέθεν;
ΑΔ. οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.
ΘΗ. ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;
[ΑΔ. Τυδεῖ γε Πολυνείκει τε τῷ Θηβαγενεῖ.
ΘΗ. τίν' εἰς ἔρωτα τῆσδε κηδείας μολών;]
ΑΔ. Φοίβου μ' ὑπῆλθε δυστόπαστ' αἰνίγματα.
ΘΗ. τί δ' εἶπ' Ἀπόλλων παρθένοις κραίνων γάμον;
ΑΔ. κάπρῳ με δοῦναι καὶ λέοντι παῖδ' ἐμώ.
ΘΗ. σὺ δ' ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;
ΑΔ. ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας
ΘΗ. τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα.
ΑΔ. Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θ' ἅμα.
ΘΗ. ἦ τοῖσδ' ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;
ΑΔ. μάχῃ γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.
ΘΗ. ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθ' ὅρους;
ΑΔ. Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.
ΘΗ. ὁ δ' Οἰδίπου παῖς τίνι τρόπῳ Θήβας λιπών;
ΑΔ. ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι.
ΘΗ. σοφήν γ' ἔλεξας τήνδ' ἑκούσιον φυγήν.
ΑΔ. ἀλλ' οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.
ΘΗ. οὔ πού σφ' ἀδελφὸς χρημάτων νοσφίζεται;
ΑΔ. ταῦτ' ἐκδικάζων ἦλθον· εἶτ' ἀπωλόμην.

127 *ἄλγος P*, *ἄργος p* | *ἡμῖν LP*, *ὑμῖν l* | *'κόμπει p* 130 *πάντες LP* (omisso *σ'*), *πάντες σ' p* 131 *λόχους*] Pierson, *ὄχους LP* 136 sq. spurii videntur. Cfr. 145 136 *Τυδεῖ γε*] Hermann, *Τυδεῖ LP*, *Τυδεῖ τε p* | *Θηβαγενεῖ*] Valckenaer, *θηβαιγενεῖ LP* | *ὑπῆλθε L*, sed *υ* ex *α* vel *ε* corr. vel rescr. *l*, *ὑπῆλθε P* | *δυστόπϊστ' P*, sed *ϊ* ex *ε* corr. *p* 139 *κρένων P*, *κραίνων p* 144 *ἅμα*] *ὁμοῦ* Markland, *Πολυνείκους βίᾳ* Camper 145 *τοῖσδ'*] Valckenaer, *τοῖς LP* | *ἔδωκα P*, *ἔδωκας p* 146 *μάχῃ*] Reiske, *μάχην LP* 149 *παῖς* om. *LP*, add. Erfurdt 150 fort. *πατρῴοις*. Cfr. Heraclid. 810 | *κτάνοι*] Hermann, *κτάνῃ LP* 151 *γ'* del. *p* | *τήνδ'*] Markland, *τήν γ' LP* 153 *οὔ που*] Kirchhoff, *οὔπω LP*, *ἦ που lp*. In *L* schol. *ἄρα* 154 *ταῦτ' ἐκδικάζων*] Lenting, *ταυτὶ δικάζων L*, *ταυτὶ διδάξων P*

ΘΗ. μάντεις δ' ἐπῆλθες ἐμπύρων τ' εἶδες φλόγα;
ΑΔ. οἴμοι· διώκεις μ' ᾗ μάλιστ' ἐγὼ 'σφάλην.
ΘΗ. οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.
ΑΔ. τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.
ΘΗ. οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;
ΑΔ. νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.
ΘΗ. εὐψυχίαν ἔσπευσας ἀντ' εὐβουλίας.
ΑΔ. ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.
ἀλλ', ὦ καθ' Ἑλλάδ' ἀλκιμώτατον κάρα,
ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἄγω
πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,
πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·
ὅμως δ' ἀνάγκη συμφοραῖς εἴκειν ἐμέ.
σῶσον νεκρούς μοι τἀμά τ' οἰκτείρας κακὰ
καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,
αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,
ἐλθεῖν δ' ἔτλησαν δεῦρο καὶ ξένον πόδα
θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,
πρεσβεύματ' οὐ Δήμητρος ἐς μυστήρια,
ἀλλ' ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν
κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.
σοφὸν δὲ πενίαν τ' εἰσορᾶν τὸν ὄλβιον,
[πένητά τ' εἰς τοὺς πλουσίους ἀποβλέπειν
ζηλοῦνθ', ἵν' αὐτὸν χρημάτων ἔρως ἔχῃ,]
τά τ' οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδορκέναι.
[τόν θ' ὑμνοποιὸν αὐτὸς ἂν τίκτῃ μέλη
χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχῃ τόδε,

156 μάλιστά γ' ἐσφάλην Hermann 158 τὸ] Musgrave, τί *LP* ἀμφαρέω *P*, ἀμφιάρεω *p* | γε delevit *p* 159 ἀπεστράφης] Reiske, σ' ἀπεστράφη *LP* 161 ἀψυχίαν *P*, εὐψυχίαν *p* 162 ὤλεσε] Aldina, ἤλασε *LP* 164 ἄγω] Kirchhoff, ἔχω *LP* 166 πολιὸς ἀνὴρ εὐδαίμων πάρος *P*, πολιὸς ἀνὴρ εὐδαιμονῶν ἴσως πάρος *p*. Versum delet Dindorf. Cfr. 250 167 ἐμέ] Nauck, ἐμαῖς *LP* 171 δεῦρο (sic scriptum, ut facile εξωροι legas) καὶ *L*, ἐξωροὶ καὶ et in marg. γρ. δεῦρο καὶ *P*, ἔξοροι (deleto καὶ) *p*, δεῦρο κἂν ξένη F. V. Fritzsche 174 ἃς] „Canterus vertit quas ipsas, quasi legisset ἃς αὐτάς" Markland, ὡς *LP* 177 sq. delevit Bothe 179 δεδορκέναι] Tyrwhitt, δεδοικέναι *LP* 180—183 eiecit Reiske (et Tyrwhitt) 180 αὐτὸν Scaliger | ἂν] Scaliger, ἄν *LP* 181 τάδε mut. in τόδε *L*, τόδε *P*

οὔτοι δύναιτ' ἂν οἴκοθέν γ' ἀτώμενος
τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει.]
τάχ' οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα
πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;
ἐγὼ δίκαιός εἰμ' ἀφηγεῖσθαι τάδε.
Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,
τὰ δ' ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ
μόνη δύναιτ' ἂν τόνδ' ὑποστῆναι πόνον·
[τά τ' οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν
ἔχει σὲ ποιμέν' ἐσθλόν· οὗ χρείᾳ πόλεις
πολλαὶ διώλοντ' ἐνδεεῖς στρατηλάτου.]

ΧΟ. κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω,
Θησεῦ, δι' οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.

ΘΗ. ἄλλοισι δὴ 'πόνησ' ἁμιλληθεὶς λόγῳ
τοιῷδ'. ἔλεξε γάρ τις ὡς τὰ χείρονα
πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων·
ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,
[πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς·
εἰ μὴ γὰρ ἦν τόδ', οὐκ ἂν ἦμεν ἐν φάει.]
αἰνῶ δ' ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου
καὶ θηριώδους θεῶν διεσταθμήσατο,
πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δ' ἄγγελον
γλῶσσαν λόγων δούς, ὡς γεγωνίσκειν ὄπα,
τροφήν τε καρποῦ τῇ τροφῇ τ' ἀπ' οὐρανοῦ
σταγόνας ὑδρηλάς, ὡς τά τ' ἐκ γαίας τρέφῃ
ἄρδῃ τε νηδύν· πρὸς δὲ τοῖσι χείματος
προβλήματ' αἶθόν τ' ἐξαμύνασθαι θεοῦ,
πόντου τε ναυστολήμαθ', ὡς διαλλαγὰς

182 γ' *Lp*, δ' *P*   183 τ*πειν (i. e. τρέπειν) et in marg. γρ. τέρπειν *L*, τέρπειν et γρ. τρέπειν *l*, τέρπειν *P*   187 ὠμὴ] Canter, ἡ 'μὴ *LP*   190—92 cum Dindorfio delevit Kirchhoff   194 fort. δι' οἴκτου τῆς ἐμῆς ἐλθεῖν τύχης   197 ἀμενόνων *P*   199 sq. delevit Nauck   200 ἤμην *LP*, ἦμεν *lp*   201 ἐκπεφυρμένον *LP*, ἐκ πεφυρμένου *p*   203 πρῶτον *L*, πρῶτα *P*   204 ὡς γεγωνίσκειν] Jacobs, ὥστε γινώσκειν *LP*   205 ἀπ' οὐρανοῦ] fort. ἐπομβρίας | τ'] Markland, γ' *LP*   206 sq. τρέφοι . . ἄρδοι Nauck | πρὸς δὲ τοῖσδε Blomfield   208 πρόβλημά τ' *LP*, προβλήματ' *p* | αἶθόν τ'] Tan. Faber, αἶθον *LP*, αἶθον' *lp*, αἶθός τ' Valckenaer (cum Barnesio), αἶθρον Nauck, fort. πρόβλημα θάλπος τ' ἐξαμύνεσθαι

ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.
ἃ δ' ἔστ' ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,
ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς
μάντεις προσημαίνουσιν οἰωνῶν τ' ἄπο.
ἆρ' οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ
δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;
ἀλλ' ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν
ζητεῖ, τὸ γαῦρον δ' ἐν φρεσὶν κεκτημένοι
δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.
ἧς καὶ σὺ φαίνῃ δεκάδος οὐ σοφὸς γεγώς,
ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς
ξένοισιν ὧδ' ἔδωκας ὡς ζώντων θεῶν,
[λαμπρὸν δὲ θολερῷ δῶμα συμμίξας τὸ σὸν
ἥλκωσας οἴκους· χρὴ γὰρ οὔτε σώματα
ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι,
εὐδαιμονοῦντας δ' ἐς δόμους κτᾶσθαι φίλους.
κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος
τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε
τὸν οὐ νοσοῦντα κοὐδὲν ἠδικηκότα.]
ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,
μάντεων λεγόντων θέσφατ', εἶτ' ἀτιμάσας
βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,
νέοις παραχθείς, οἵτινες τιμώμενοι
χαίρουσι πολέμους τ' αὐξάνουσ' ἄνευ δίκης,
φθείροντες ἀστούς, ὃ μὲν ὅπως στρατηλατῇ,
ὃ δ' ὡς ὑβρίζῃ δύναμιν ἐς χέρας λαβών,
ἄλλος δὲ κέρδους εἵνεκ', οὐκ ἀποσκοπῶν

211 *σαφῶς LP*, *σαφῆ p* | *γινώσκομεν LP* 212 *καὶ* om. *P*, add. *p* | *πτύχας LP* 217 *φρεσὶ L*, *φρεσὶν l*, *χερσὶ P* 218 *σοφώτεροι*] fort. *προφέρτεροι* 221 *ζώντων*] *ὄντων* Heath 222—228 delevit O. Lueders 222 *λαμπρόν τε* Reiske | *δῶμα P*, *σῶμα* an *δῶμα* habeat *L*, dubium 223 *χρὴ*] Hartung, *χρῆν LP* 225 *εὐδαιμονοῦντας δ'*] fort. *οὐ δαιμονῶντας* (*κοὐ δαιμονῶντας* Jacobs) | *δόμους L*, *φόβους P* 227 *πήμασι LP*, *πήμασιν lp* | *πήμασιν συνώλεσε* Markland 228 *οὐ νοσοῦντα* Lambinus, *συννοσοῦντα Lp*, *συνοσοῦντα P* 230 *λεγόντων*] *ἐρευνῶν* Musgrave. Versum delet Wilamowitz 232—45 suspecti (238—45 delet Th. Miller, 240—47 Schenkl) 232 *ταραχθεὶς* Blomfield 233 *αὐξάνουσ'*] *ἐξάγουσ'* Nauck 235 *ὑβρίζει P*, *ὑβρίζῃ p* | *χέρας*] scripsi, *χεῖρας LP* 236 *οὕνεκ' LP* | *ἐπισκοπῶν* Kirchhoff

τὸ πλῆθος εἴ τι βλάπτεται, πάσχει τάδε.
τρεῖς γὰρ πολιτῶν μερίδες· οἱ μὲν ὄλβιοι
ἀνωφελεῖς τε πλειόνων ἐρῶσ' ἀεί·
οἱ δ' οὐκ ἔχοντες καὶ σπανίζοντες βίου
δεινοὶ νέμοντες τῷ φθόνῳ πλέον μέρος
ἐς τοὺς ἔχοντας κέντρ' ἀφιᾶσιν κακά,
γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι·
τριῶν δὲ μοιρῶν ἡ 'ν μέσῳ σῴζει πόλεις,
κόσμον φυλάσσουσ' ὅντιν' ἂν τάξῃ πόλις.
κἄπειτ' ἐγώ σοι σύμμαχος γενήσομαι;
τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;
χαίρων ἴθ'· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς,
αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δ' ἐᾶν.

ΧΟ. ἥμαρτεν· ἐν νέοισι δ' ἀνθρώπων τόδε
ἔνεστι· συγγνώμην δὲ τῷδ' ἔχειν χρεών.
[ἀλλ' ὡς ἰατρὸν τῶνδ', ἄναξ, ἀφίγμεθα.]

ΑΔ. οὔτοι δικαστήν σ' εἱλόμην ἐμῶν κακῶν
οὐδ', εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,
τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ,
ἀλλ' ὡς ὀναίμην. εἰ δὲ μὴ βούλει τάδε,
στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;
ἀλλ', ὦ γεραιαί, στείχετε γλαυκὴν χλόην
αὐτοῦ λιποῦσαι φυλλάδος καταστεφῆ,
θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν
Δήμητρα θέμεναι μάρτυρ' ἡλίου τε φῶς,

237 *πάσχει*] Kirchhoff, *πάσχον LP*, fort. *πράσσει* 238 *οἱ μὲν p* et Stob. fl. 43, 10, *οἱ γὰρ LP*. 239 *πλειόνων*] Reiske, *πλειόνων τ' LP* et Stob. 240 *οἱ δ' οὐδὲν ὄντες* Wilamowitz 241 *δεινοὶ*] *ἀεὶ* Herwerden | *πλέον*] Dindorf, *πλεῖον LP* 242 *ἀφιᾶσι L*, *ἀφιᾶσιν lP* 243 *γλώσσῃ* Stobaeus | *φιλούμενοι P* 244 *ἡ μέσῃ σῴζει πόλιν* Stobaeus | *πόλις P*, *πόλεις p* 245 *φυλάττουσ' P*, sed *ττ* in ras. scr. *p* | *τάξῃ πόλις*] *δόξῃ πόλει* Stobaeus, *τάξῃ νόμος* Markland 247 *λέγων καλόν Lp*, *λέγων καλῶν lP*, *λέγειν ἔχων* Nauck 248 *ἴθ'. εἰ γὰρ μὴ*] Matthiae (*εἰ δὲ μὴ* Hermann), *ἴθι μὴ γὰρ LP*, *ἴθι δὴ μὴ γὰρ l*, *ἴθι μὴ οὐ γὰρ p* 249 *πιέζειν*] *σὺ πέσσειν* L. Schmidt | *δ' ἐᾶν*] Nauck, *λίαν LP* | *αὐτὸς σὺ πέσσε . . δ' ἔα* Schenkl 251 *τῷδ'*] *τῶνδ'* Hermann 252 delevit Matthiae 253 *δικαστήν σ'*] ed. Basileensis a. 1562, *δικαστὴν LP* 256 fort. *τόδε* 258 *ἀλλ'*] Markland, *ἄγ' LP* | *γεραιέ LP*, *γεραιαί lp* 259 *καταστεφῆ*] Scaliger, *καταστροφῇ LP* 261 *μάρτυρας P*, sed alterum *α* ex *ε* fecit *p*

ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.
ΧΟ. — — — — — — — —
ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δ' ἡμεῖς χθονὸς
ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα.
τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς
γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;
μὴ δῆτ'· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,
δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν
ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς
οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.

βᾶθι, τάλαιν', ἱερῶν δαπέδων ἄπο Περσεφονείας,
βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,
τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα 'γώ,
οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.
[*ἰώ μοι· λάβετε φέρετε πέμπετ' ἀείρετε*
ταλαίνας χέρας γεραιάς.]
πρός σε γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,
ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαίαν·
οἴκτισαι ἀμφὶ τέκνων μ' ἱκέταν ἤ τιν' ἀλάταν
οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν,
μηδ' ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν
παῖδας ἐν ἡλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω.
βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι
γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.

ante 263 lacunam indicavit Canter. *ΧΟ.* addidit Musgrave 268 *δοῦλοι p* | *βωμὸν* Stob. fl. 105, 18 271 *ΧΟ.* praescriptum in *LP* 273 *τεθνεώτων*] Reiske, *τε θνατῶν LP*, *τεθνώτων* Heath | *κόμισαι LP* | *μέλ' ἐγώ P*, *μέλεος ἐγώ p* 274 *ὑπὸ Καδμείοισιν ἀπώλεσα τείχεσι* Nauck 275 sq. delevit Dindorf. Cfr. Hec. 62 sq., unde *πέμπετ' ἀείρετε* scripsit cum Beckio Hermann, *πέμπετε κρίνετε LP* 276 *γεραιᾶς l* 277 *πρός σε*] Markland, *πρὸς LP*, *πρός τε p* | *Ἑλλάδι*] fort. *ἀλκᾷ* 279 *ἄντομ' LP*, *ἄντομαι lp* | *χέρα δειλαία* Hermann, fort. *χέρ' ἑλοῦσα* 280 *με* corr. vel rescr. *l* | *ἱκέτιν* Markland | *ἢ* delet Nauck | fort. *ἱκέταν ὡς εἴ τιν' ἀλάταν* 281 *ἤλεμον P*, *ἰήλεμον p*, *ἰάλεμον* Dindorf. Fort. *οἰκτρὸν ἰάλεμον οἰκτρὸν ἰάλεμον* – ᴗ *ἱεῖσαν* 282 *ἐνὶ LP*, *ἐν lp* | *ἐν Κάδμου χθονὶ* Wilamowitz 283 *ἁλικίᾳ* Dindorf | *παρίδῃς* Camper 284 *σοῖσιν p*

ΘΗ. μῆτερ, τί κλαίεις λέπτ' ἐπ' ὀμμάτων φάρη
βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους
κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.
ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει
σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.
ΑΙ. αἰαῖ. ΘΗ. τὰ τούτων οὐχὶ σοὶ στενακτέον.
ΑΙ. ὦ τλήμονες γυναῖκες. ΘΗ. οὐ σὺ τῶνδ' ἔφυς.
ΑΙ. εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;
ΘΗ. ὡς πολλά γ' ἐστὶ κἀπὸ θηλειῶν σοφά.
ΑΙ. ἀλλ' εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.
ΘΗ. αἰσχρόν γ' ἔλεξας, χρήστ' ἔπη κρύπτειν φίλους.
ΑΙ. οὔτοι σιωπῶσ' εἶτα μέμψομαί ποτε
τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,
οὐδ' ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν
δείσασ' ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν.
ἐγὼ δέ σ', ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν
σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας·
σφάλλῃ γὰρ ἐν τούτῳ μόνῳ, τἄλλ' εὖ φρονῶν.
πρὸς τοῖσδε δ', εἰ μὲν μὴ ἀδικουμένοις σε χρῆν
τιμωρὸν εἶναι, κάρτ' ἂν εἶχον ἡσύχως·
νυνὶ δὲ σοί τε τοῦτο τὴν τιμὴν φέρει
κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,
ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς
τάφου τε μοῖραν καὶ κτερισμάτων λαχεῖν
ἐς τήνδ' ἀνάγκην σῇ καταστῆσαι χερί,
νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος
παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις
τοῦτ' ἔσθ', ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς.
ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ φρενῶν,

287 δυστήνων Markland 290 ἐσχάραις] Canter, αἰσχατιαῖς *LP*, ἐσχατιαῖς *p* 294 θηλυῶν *P*, corr. *p* 295 φέρε *P*, corr. *p* 296 ἔπη κρύπτειν] Hermann, ἐπικρύπτειν *LP* | φίλους] Barnes, φίλοις *LP* 301 ἐγὼ δὲ *P* et ut vid. *L*, ἔγωγε *l* 303 σφάλλει] Elmsley, σφαλῇς *LP*, ς erasum in *P*. Versum delet A. Schmidt 304 σε χρῆν] scripsi, ἐχρῆν *LP*, σ' ἐχρῆν Kirchhoff 305 τιμωρὸν] Kirchhoff, τολμηρὸν *LP* 306 fort. νῦν δ' ἔστι σοί τε τοῦτ' ὄνειδος εὐκλεές 309 τάφου *L*, sed υ rescr. vel ex ν corr. *l* | μοῖραν] Herwerden, μοίρας *LP* 310 καταστῆσαι] Reiske, καταστῆναι *LP*. Versum delet Nauck 314 φρενῶν] Kirchhoff, χερῶν *LP*

πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,
δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου
ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,
οὗ δ' ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν
χρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης.
μὴ δῆτ' ἐμός γ' ὤν, ὦ τέκνον, δράσῃς τάδε.
ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένη
τοῖς κερτομοῦσι γοργὸν ὄμμ' ἀναβλέπει
σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται·
αἳ δ' ἥσυχοι σκοτεινὰ πράσσουσιν πόλεις
σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.
οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις
προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;
ὡς οὔτε ταρβῶ σὺν δίκῃ σ' ὁρμώμενον,
Κάδμου θ' ὁρῶσα λαὸν εὖ πεπραγότα,
ἔτ' αὐτὸν ἄλλα βλήματ' ἐν κύβοις βαλεῖν
πέποιθ'· ὁ γὰρ θεὸς πάντ' ἀναστρέφει πάλιν.

ΧΟ. ὦ φιλτάτη μοι, τῷδέ τ' εἴρηκας καλῶς
κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.

ΘΗ. ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι
ὀρθῶς ἔχουσ' ἐς τόνδε κἀπεφηνάμην
γνώμην ὑφ' οἵων ἐσφάλη βουλευμάτων·
ὁρῶ δὲ κἀγὼ ταῦθ' ἅπερ με νουθετεῖς,
ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις
φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ
ἔθος τόδ' εἰς Ἕλληνας ἐξεδειξάμην,
ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.
οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.
τί γάρ μ' ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,
ὅθ' ἡ τεκοῦσα χὐπερορρωδοῦσ' ἐμοῦ
πρώτη κελεύεις τόνδ' ὑποστῆναι πόνον;

317 super φαῦλον scr. μέγαν *l*, sed ipsa delevit 319 ἐφευρέθης *LP* 320 δράσῃς] πάθῃς Nauck 322 γοργὸν ὄμμ'] scripsi, γοργὸν ὣς *LP* | ἀντιβλέπει Orelli, fort. ὑποβλέπει 323 γάρ τοι Nauck 324 αἳ . . πράσσουσιν] Reiske, αἱ . . πράσσουσαι *LP*, πράσσουσιν *p* et Stob. fl. 29, 50 330 αὐτὸν] fort. αὖτις i. e. αὖθις 331 πάντ'] super πάν scr. ταῦ *lp* 333 γίνεται *LP* 340 ἐξεδειξάμην] Hermann (εἰσεδεξάμην Markland), ἐξελεξάμην *LP* 344 τεκοῦσ* ὑπερορρωδοῦσ' *L*, τεκοῦσα χ' ὑπερορρωδοῦσ' *P*, τεκοῦσα σὺ χ' ὑπερορρωδοῦσ' *lp*

δράσω τάδ'· εἶμι καὶ νεκροὺς ἐκλύσομαι.
λόγοισι πείθων· εἰ δὲ μή, βίᾳ δορὸς
[ἤδη τόδ' ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν].
δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε.
δόξει δ' ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου
προσδοὺς ἔχοιμ' ἂν δῆμον εὐμενέστερον.
καὶ γὰρ κατέστησ' αὐτὸς ἐκ μοναρχίας
ἐλευθερώσας τήνδ' ἰσόψηφον πόλιν.
λαβὼν δ' Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων
ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε,
λεκτοὺς ἀθροίσας δεῦρ' Ἀθηναίων κόρους
ἥξω· παρ' ὅπλοις θ' ἥμενος πέμψω λόγους
Κρέοντι νεκρῶν σώματ' ἐξαιτούμενος.
ἀλλ', ὦ γεραιαί, σέμν' ἀφαιρεῖτε στέφη
μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω,
φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ
δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων,
κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται
παίδων παρ' αὑτοῦ τοιάδ' ἂν τοκεῦσι δῷ.

ΧΟ. ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον, stroph.
ἐκλύετε τάδε γ', ἐκλύετ' ἄνακτος
ὅσια περὶ θεοὺς καὶ μεγάλα Πελασγίᾳ
καὶ κατ' Ἄργος.

εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν antistr.
ἱκόμενος ἔτι ματέρος ἄγαλμα
φόνιον ἐξέλοι, γᾶν δὲ φίλιον Ἰνάχου
θεῖτ' ὀνήσας.

καλὸν δ' ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος stroph.

346 δράσω] Kirchhoff, δράσων *LP* 347 πείθων] Nauck, πείσων *LP* 348 delevit Nauck 349 τόδε *LP*, τάδε *p* 351 προσδοὺς] Scaliger, προδοὺς *LP*, μεταδοὺς superscr. *p* 352 αὐτὸς] Kirchhoff, αὐτὸν *LP* | ἐκ μοναρχίας] Nauck, εἰς μοναρχίαν *LP* 355 ἀστῶν] sprevit Markland, coniecit Elmsley, αὐτῶν *LP* 362 'ντιδουλεύει *p* 364 αὑτοῦ] Markland, αὐτοῦ *LP* | ἂν *L*, ἂν *lP* 366 τάδ' *LP*, τάδε γ' *p* 369 πλέον] πέρας Camper 371 δὲ om. *P*, inseruit *p* | φίλιον *LP*, φίλαν *lp* 373 καλῶν *l* | δ' om. *LP*, add. *l* | πόλεσιν (non πόλεος) *LP*

χάριν τ' ἔχει τὰν ἐς αἰεί.
τί μοι πόλις κρανεῖ ποτ'; ἆρα φίλιά μοι
τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα;

ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος, antistr.
νόμους βροτῶν μὴ μιαίνειν.
σύ τοι σέβεις δίκαν, τὸ δ' ἧσσον ἀδικίᾳ
νέμουσ' ἧσσον δυστυχῆ πάντα ῥύῃ.

ΘΗΣΕΥΣ

καὶ μὴν ἑκοῦσά γ' ἀσμένη τ' ἐδέξατο 393
πόλις πόνον τόνδ', ὡς θέλοντά μ' ᾔσθετο. 394
στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν 391
Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπής· σὺ δέ, 392
τέχνην γὰρ αἰεὶ τήνδ' ἔχων ὑπηρετεῖς 381
πόλει τε κἀμοί, διαφέρων κηρύγματα,
ἐλθὼν ὑπέρ τ' Ἀσωπὸν Ἰσμηνοῦ θ' ὕδωρ
σεμνῷ τυράννῳ φράζε Καδμείων τάδε·
Θησεύς σ' ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,
συγγείτον' οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν
φίλον τε θέσθαι πάντ' Ἐρεχθειδῶν λεών.
κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος
στεῖχ'· ἢν δ' ἀπιστῶσ', οἵδε δεύτεροι λόγοι,
κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.
ἔα· λόγων τίς ἐμποδὼν ὅδ' ἔρχεται;
Καδμεῖος, ὡς ἔοικεν οὐ σάφ' εἰδότι,
κῆρυξ. ἐπίσχες, ἤν σ' ἀπαλλάξῃ πόνου
μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.

374 *τὰν ἐσαεί* *Lp*, *τ' ἂν εὐσαεί* *P* 375 *τί μοι π(τ)όλις*] Musgrave, *τιμόπτολις* *LP* | *ἆρα* *p*, *ἀρᾶ* *L*, *ἄρα* *lP* 376 *τέκνοισιν* *p* | *ληψόμεσθα* *LP*, *ληψόμεθα* *l* 380 *νέμουσ' ἧσσον*] scripsi (*νέμουσ'* iam Canter), *νέμεις ἀεὶ* (*αἰεὶ* *p*) *τὸν* *LP* (i. e. *νέμουσα ἧττον*) Post hunc v. lacunam indicavit Musgrave. Huc rettuli (Stud. in Eur. 1874 p. 347) v. 393 sq., quibus subiunxit ex Camperi dispositione v. 391 sq. H. Cron. 393 *γ'*] Matthiae, *τ'* *LP* 392 *εὐτρεπής*] Valckenaer, *εὐπρεπὴς* *LP* *σὺ δὲ*] Wilamowitz, *ὅδε* *LP* 381 *γὰρ*] Hermann, *μὲν* *LP* | *ἀεὶ* *LP*, *αἰεὶ* *l* 383 *ἐλθὼν*] Wilamowitz, *ἐλθὼν δ'* *LP* 388 *θέλωσιν*] ed. Brubachiana, *θέλωσ'* *LP* | *αἰνέσας*] Cobet, *αἰνέσαι* *LP* 395 fort. *λόγοις* (*λόγῳ* Bothe) 396 *εἰδότι*] Musgrave, **δοτι* *L*, *οἶδ' ὅτι* *lP* 397 *κήρυξ* *LP*, *κῆρυξ* *p* 398 *μολὼν δ'* *p* | *ὕπαντα*] Hartung, *ὑπαντᾶ* *LP*

ΚΗΡΥΞ.

τίς γῆς τύραννος; πρὸς τίν' ἀγγεῖλαί με χρὴ
λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς
Ἐτεοκλέους θανόντος ἀμφ' ἑπταστόμους
πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;

ΘΗ. πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,
ζητῶν τύραννον ἐνθάδ'· οὐ γὰρ ἄρχεται
ἑνὸς πρὸς ἀνδρός, ἀλλ' ἐλευθέρα πόλις.
δῆμος δ' ἀνάσσει διαδοχαῖσιν ἐν μέρει
ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς
τὸ πλεῖστον, ἀλλὰ χὠ πένης ἔχων ἴσον.

ΚΗ. ἓν μὲν τόδ' ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως
κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμ' ἄπο
ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται,
οὐδ' ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις
πρὸς κέρδος ἴδιον ἄλλοτ' ἄλλοσε στρέφει.
τὸ δ' αὐτίχ' ἡδὺς καὶ διδοὺς πολλὴν χάριν,
ἐσαῦθις ἔβλαψ', εἶτα διαβολαῖς νέαις
κλέψας τὰ πρόσθε σφάλματ' ἐξέδυ δίκης.
ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους
ὀρθῶς δύναιτ' ἂν δῆμος εὐθύνειν πόλιν;
ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους
κρείσσω δίδωσι. γαπόνος δ' ἀνὴρ πένης,
εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο
οὐκ ἂν δύναιτο πρὸς τὰ κοίν' ἀποβλέπειν.
[ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,
ὅταν πονηρὸς ἀξίωμ' ἀνὴρ ἔχῃ
γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.]

ΘΗ. κομψός γ' ὁ κῆρυξ καὶ παρεργάτης λόγων.
ἐπεὶ δ' ἀγῶνα καὶ σὺ τόνδ' ἠγωνίσω,

400 ὡς *P*, ὃς *p* 402 πύλας] fort. πύργους | ἀδελφῇ] Camper, ἀδελφοῦ *LP* 406 διαδοχαῖσιν *P*, sed αῖ ex έ corr. *p* 407 fort. ἐνιαυσίοισιν 408 καὶ ὁ *L*, χ' ὠ *lP* | ἔχων ἴσον] ἴσον σθένει Herwerden, ἔχει μέρος Holzner 411 ὄχλων *LP*, ὄχλῳ *p* 413 ἄλλοτ'] Markland, ἄλλος *LP*, οτ' super ος scr. *l* 414 τὸ δ'] Wilamowitz, ὁ δ' *LP*, οὐδ' Markland | πολὴν *P* 415 εἰς αὖτις *LP* 417 διοπτεύων Markland 420 γηπόνος *l* 421 γένοιτο] Scaliger, πένοιτο *LP* | μὴ ἀμαθής] Lobeck, κἀμαθής *LP* 423—5, quos habet Stob. fl. 106, 4, delevit Kirchhoff 426 γ' *L*, δ' *P* | κήρυξ *LP*, κῆρυξ *p* 427 ἠγωνήσω *P*, corr. *p*

ἄκου᾽· ἅμιλλαν γὰρ σὺ προὔθηκας λόγων.
οὐδὲν τυράννου δυσμενέστερον πόλει,
ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι
κοινοί, κρατεῖ δ᾽ εἷς τὸν νόμον κεκτημένος
αὐτὸς παρ᾽ αὑτῷ, καὶ τόδ᾽ οὐκέτ᾽ ἔστ᾽ ἴσον.
γεγραμμένων δὲ τῶν νόμων ὅ τ᾽ ἀσθενὴς
ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει,
[ἔστιν δ᾽ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις
τὸν εὐτυχοῦντα ταὔθ᾽, ὅταν κλύῃ κακῶς.]
νικᾷ δ᾽ ὁ μείων τὸν μέγαν δίκαι᾽ ἔχων.
τοὐλεύθερον δ᾽ ἐκεῖνο· τίς θέλει πόλει
χρηστόν τι βούλευμ᾽ ἐς μέσον φέρειν ἔχων;
καὶ ταῦθ᾽ ὁ χρῄζων λαμπρός ἐσθ᾽, ὁ μὴ θέλων
σιγᾷ. τί τούτων ἔστ᾽ ἰσαίτερον πόλει;
καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός,
ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις·
ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε
καὶ τοὺς ἀρίστους οὓς ἂν ἡγῆται φρονεῖν
κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.
πῶς οὖν ἔτ᾽ ἂν γένοιτ᾽ ἂν ἰσχυρὰ πόλις,
ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν
τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέων;
κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις
[ὡς τῷ τυράννῳ πλείον᾽ ἐκμοχθῇ βίον]
ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,
τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ,

428 πρόθηκας *P*, corr. *p*. Versus suspectus. Cfr. Med. 546 430 εἰσὶ *LP*, εἰσὶν *lp* 432 ἔστ᾽ ἴσον] Markland, ἐστί σοι *LP*. Versus, quem Stob. fl. 49, 1 versibus 429—31 non subiunxit, suspectus est 433 pro hoc v. habet Stob. fl. 44, 6, ubi 433—437 afferuntur, duos hos: οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ νόμοι πόλει καλῶς τεθέντες· ὅ τε γὰρ ἀσθενέστερος 435 sq., quos ignorat Stobaeus, delevit Nauck 435 ἔστι *L*, ἔστιν *l* | ἐνιπεῖν *P*, corr. *p* 436 ταὔθ᾽] Barnes, ταῦθ᾽ *LP* | κακῶς *Lp*, καλῶς *P* 440 καὶ ταῦθ᾽] κἀνταῦθ᾽ Madvig | λαμπρός] Canter, λαμπρόν *LP* | ὁ μὴ] ὁ δ᾽ οὐ Hartung 441 ἔστ᾽] Scaliger, ἐστὶν *LP* 442 εὐθυντὴς Markland | χθονός] πόλεως Nauck 448 ὡς *Lp*, ἐς *P* | ἠρινοῦ *LP*, sed in *L* ex ἠρινὸν factum esse videtur, ἠρινὸν Markland 449 νέων] Kirchhoff, νέους *LP* | κἀπολωτίζει *P*, corr. *p* 451 delevit Kirchhoff | ὡς *LP*, ὃς superscr. *lp* 452 παρθενεύειν] τί δεῖ superscr. *p* 453 ὅταν] fort. ἤν τις

δάκρυα δ' ἑτοιμάζουσι; μὴ ζῴην ἔτι,
εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.
καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σ' ἐξηκόντισα.
ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;
κλαίων γ' ἂν ἦλθες, εἴ σε μὴ 'πεμψεν πόλις,
περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν
λέξανθ' ὅσ' ἂν τάξῃ τις ὡς τάχος πάλιν
χωρεῖν. τὸ λοιπὸν δ' εἰς ἐμὴν πόλιν Κρέων
ἧσσον λάλον σου πεμπέτω τιν' ἄγγελον.

ΧΟ. φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷ
καλῶς ὑβρίζουσ' ὡς ἀεὶ πράξοντες εὖ.

ΚΗ. λέγοιμ' ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων
σοὶ μὲν δοκείτω ταῦτ', ἐμοὶ δὲ τἀντία.
ἐγὼ δ' ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς
Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι·
εἰ δ' ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας,
λύσαντα σεμνὰ στεμμάτων ἱκτήρια
τῆσδ' ἐξελαύνειν μηδ' ἀναιρεῖσθαι νεκροὺς
βίᾳ, προσῆκον οὐδὲν Ἀργείων πόλει.
κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν
σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων
ἡμῖν τε καὶ σοὶ συμμάχοις τ' ἔσται δορός.
σκέψαι δὲ καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος
λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,
σφριγῶντ' ἀμείψῃ μῦθον ἐκ βραχιόνων·
ἐλπὶς γάρ [ἐστι] κάκιστον, ἣ πολλὰς πόλεις
συνῆψ', ἄγουσα θυμὸν εἰς ὑπερβολάς.
ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ,
οὐδεὶς ἔθ' αὑτοῦ θάνατον ἐκλογίζεται,
τὸ δυστυχὲς δὲ τοῦτ' ἐς ἄλλον ἐκτρέπει·

454 δὲ τοῖς τεκοῦσι Markland 455 νυμφεύσεται] Hermann, νυμφεύεται *LP* 456 τὰ σ'] Markland, τάδ' *LP* 458 γ'] Lenting, δ' *LP* | μὴ'πεμψε *L*, corr. *l* 460 πάλιν] Reiske, πόλει *LP* 464 κακῶς *LP*, καλῶς *p* et Stob. fl. 106, 6 465 ἠγονισμένων *P*, corr. *p* 466 δὲ τἀντία] Porson, τἀναντία *LP* 469 γῇ] Reiske, τῇ *LP* 470 στεμάτων *P*, corr. *p* | ἱκτήρια] Nauck, μυστήρια *LP* 471 τῆσδ'] γῆς Jacobs | ἐξελαύειν *P*, corr. *p* 472 προσῆκον] Cobet (προσῆκόν γ' Reiske), προσήκοντ' *LP* 479 γὰρ ἔστι *LP*, βροτοῖς Stob. fl. 110, 13, γέ τοι Hermann, fort. γὰρ οὖν 481 λεώ Stob. fl. 55, 6, πόλεως *LP* 482 ἔθ'] ἔφ' F. V. Fritzsche

εἰ δ' ἦν παρ' ὄμμα θάνατος ἐν ψήφου φορᾷ,
οὐκ ἄν ποθ' Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.
καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν
τὸν κρείσσον' ἴσμεν καὶ τὰ χρηστὰ καὶ κακά,
ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς·
ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη,
Ποιναῖσι δ' ἐχθρά, τέρπεται δ' εὐπαιδίᾳ,
χαίρει δὲ πλούτῳ. ταῦτ' ἀφέντες οἱ κακοὶ
πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα
δουλούμεθ' ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.
σὺ δ' ἄνδρας ἐχθροὺς θεοῖς θανόντας ὠφελεῖς,
θάπτων κομίζων θ' ὕβρις οὓς ἀπώλεσεν.
οὔ τἄρ' ἔτ' ὀρθῶς Καπανέως κεραύνιον
δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας
ὃς προσβαλὼν πύλαισιν ὤμοσεν πόλιν
πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ,
οὐδ' ἥρπασεν χάρυβδις οἰωνοσκόπον,
τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,
ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται
πέτροις καταξανθέντες ὀστέων ῥαφάς.
ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός,
ἢ θεοὺς δικαίου τοὺς κακοὺς ἀπολλύναι.
φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,
ἔπειτα τοκέας πατρίδα θ', ἣν αὔξειν χρεὼν
καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασὺς
νεώς τε ναύτης· ἥσυχος καιρῷ σοφός.
καὶ τοῦτό τοι τἀνδρεῖον, ἡ προμηθία.

485 *ἀπώλλυτο LP*, *υ* in *ε* mut. *p* 486 *καίτοι δυοῖν γὰρ* Stob., *καὶ τοῖν δυοῖν γε LP* | *λόγοιν* Stob., *λόγων LP*, *λόγοιν lp* 487 *ἴσμεν, θατέρῳ δὲ χρώμεθα* Gomperz, quibus receptis v. 488—93 delendi sunt | *κακά*] *τὰ μή* Naber 490 *Ποιναῖσι*] *γόοισι* Stob. | *τέρπεται δ'* Stob., *τέρπεταί τ' LP* 492 *ἀναιρούμεθα LP*, corr. *lp* 494 *θεοῖς*] Markland, *καὶ LP* 495 *ὕβρις οὓς*] Barnes, *οὓς ὕβρις LP* 496 *οὔ τἄρ'*] Markland, *οὔτ' ἂν LP*, *οὔτ' ἄν γ' lp* | *καππανέως LP* 497 sq. *ὀρθοστάτας ὃς*] Nauck, *ὀρθοστάτων ἃς LP* 498 *πύλῃσιν LP*, *πύλαισιν lp*, fort. *πύργοισιν* | *ὤμοσε L*, corr. *l* 499 *πέρσειν L*, sed *ει* ex *η* corr. *l* 500 *ἥρπασε L*, *ἥρπασεν l* | *χάριβδις P*, corr. *p* 501 fort. *περιλαβοῦσα* . 504 *νῦν LP* 505 *δικαίου*] Markland, *δικαίως LP* 506—510 delet Schenkl 509 *νεώς*] *νέος* Orelli 510 *τοι*] Hermann, *μοι LP*

ΧΟ. ἐξαρκέσας ἦν Ζεύς σφε τιμωρούμενος,
ὑμᾶς δ' ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδ' ὕβριν.

ΑΔΡΑΣΤΟΣ.

ὦ παγκάκιστε.
ΘΗ. σῖγ', Ἄδραστ', ἔχε στόμα
καὶ μὴ 'πίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους
θῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε,
ἀλλ' ὡς ἔμ'· ἡμᾶς κἀποκρίνασθαι χρεών.
καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτ' ἀμείψομαι.
οὐκ οἶδ' ἐγὼ Κρέοντα δεσπόζοντ' ἐμοῦ
οὐδὲ σθένοντα μεῖζον, ὥστ' ἀναγκάσαι
δρᾶν τὰς Ἀθήνας ταῦτ'· ἄνω γὰρ ἂν ῥέοι
τὰ νάμαθ' οὕτως, εἰ 'πιταξόμεσθα δή.
πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,
ὃς οὐδὲ σὺν τοῖσδ' ἦλθον ἐς Κάδμου χθόνα,
νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν
οὐδ' ἀνδροκμῆτας προσφέρων ἀγωνίας,
θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον
σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;
εἰ γάρ τι καὶ πεπόνθατ' Ἀργείων ὕπο,
τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,
αἰσχρῶς δ' ἐκείνοις, χἠ δίκη διοίχεται.
ἐάσατ' ἤδη γῇ καλυφθῆναι νεκρούς,
ὅθεν δ' ἕκαστον ἐς τὸ φῶς ἀφίκετο,
ἐνταῦθ' ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,
τὸ σῶμα δ' ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα
ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,
κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.
δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;
ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε,

511 *ΧΟ.* om. *LP*, add. Elmsley | σφε] Matthiae, ὁ *LP* 512 τοιάνδ'] Aldina, τοιαύτην *LP*, fort. τοσήνδ']. 514 'πίπροσθε *p* 516 v. suspectus 521 νάμαθ'] Gomperz, πράγματ' *L*, πράγμαθ' *lP* 523 ὃς οὐ σὺν ὅπλοις Kirchhoff, fort. οὐ ῥυσιάζων 526 θάψας *p* 528 πέπονθέ γ' *LP*, πεπόνθατ' *p* 530 δ' Heath, τ' *LP* 531—36 Moschioni tribui videntur in Stob. fl. 123, 3, ubi quidem locum Moschionis et lemma Εὐριπίδου intercidisse suspicatur O. Hense 532 φῶς] Porson, σῶμ' *LP* 533 ἀπελθεῖν Stobaeus, ἀπῆλθε *LP* 535 ἐνοικῆσαι μόνον Toup 536 τὴν] γῆν Markland

εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν
ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει
τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος.
κἀμοὶ μὲν ἦλθες δείν' ἀπειλήσων ἔπη,
νεκροὺς δὲ ταρβεῖτ', εἰ κρυφήσονται χθονί;
τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν
ταφέντες ὑμῶν; ἢ τέκν' ἐν μυχοῖς χθονὸς
φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;
σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,
[φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.]
ἀλλ', ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά·
παλαίσμαθ' ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ
οἳ μὲν τάχ', οἳ δ' ἐσαῦθις, οἳ δ' ἤδη βροτῶν,
τρυφᾷ δ' ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,
ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται,
ὅ τ' ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν
ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε
ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν
ἀδικεῖν τε τοιαῦθ' οἷα μὴ βλάψει πάλιν.
πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς
θάψαι δόθ' ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.
ἢ δῆλα τἀνθένδ'· εἶμι καὶ θάψω βίᾳ.
οὐ γάρ ποτ' εἰς Ἕλληνας ἐξοισθήσεται
ὡς εἰς ἔμ' ἐλθὼν καὶ πόλιν Πανδίονος
νόμος παλαιὸς δαιμόνων διεφθάρη.

ΧΟ. θάρσει· τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος
πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.

ΚΗ. βούλει συνάψω μῦθον ἐν βραχεῖ σέθεν;

539 *νοσφίσας*] Markland, *νοσφίσεις* *LP* | *χρῆν* *L*, *δὴ* *P*, *δεῖ* *p* *λαχεῖν*] *τυχεῖν* Nauck 540 *ἕξῃ* *P*, corr. *p* 543 *κρυφήσονται*] Elmsley, *κρυβήσονται* *LP* 545 *μυχοῖς*] Markland, *μυχῷ* *LP* 547 *τῆς*] fort. *καὶ* 548 delevit Wilamowitz 550 *πάλαισμά θ'* *lp* 551 *τάχ'*] *τόθ'* Markland | *ἐσαῦτις* *L* 553 *ὡς* *LP*, *ὃς* superscr. *p*, *εὐτυχὴς ᾖ* Musgrave, *εὐμενὴς ᾖ* Nauck 554 *ὅ τ'*] Markland, *ὁ δ'* *LP* 557 *βλάψει*] Matthiae, *βλάψαι* *LP* | *πάλιν*] Canter, *πόλιν* *LP* 559 *δόθ'*] Kirchhoff, *δός* *LP* | *εὐσεβεῖν*] Markland, *εἰσιδεῖν* *LP* 564 *σῴζων* *σέβας* Nauck, fort. *σέβων φάος* 565 *ψόγους*] sprevit Markland, scripsit Hartung, *λόγους* *LP* 566 *ἐν βραχεῖ σαφῆ* Hartung, *ἐν βραχεῖ λόγῳ* Nauck, fort. *ἐν βραχίοσιν*. Cfr. 478

ΘΗ. λέγ', εἴ τι βούλει· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
ΚΗ. οὐκ ἄν ποτ' ἐκ γῆς παῖδας Ἀργείων λάβοις.
ΘΗ. κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλει, πάλιν.
ΚΗ. κλύοιμ' ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.
ΘΗ. θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.
ΚΗ. ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.
ΘΗ. πολλοὺς ἔτλην δὴ χἀτέρους ἄλλους πόνους.
ΚΗ. ἦ πᾶσιν οὖν σ' ἔφυσεν ἐξαρκεῖν πατήρ;
ΘΗ. ὅσοι γ' ὑβρισταί· χρηστὰ δ' οὐ κολάζομεν.
ΚΗ. πράσσειν σὺ πόλλ' εἴωθας ἥ τε σὴ πόλις.
ΘΗ. τοιγὰρ πονοῦσα πολλὰ πόλλ' εὐδαιμονεῖ.
ΚΗ. ἔλθ', ὥς σε λόγχη σπαρτὸς ἐν κόνει βάλῃ.
ΘΗ. τίς δ' ἐκ δράκοντος θοῦρος ἂν γένοιτ' Ἄρης;
ΚΗ. γνώσῃ σὺ πάσχων· νῦν δ' ἔτ' εἶ νεανίας.
ΘΗ. οὔτοι μ' ἐπαρεῖς ὥστε θυμοῦσθαι φρένας
τοῖς σοῖσι κόμποις· ἀλλ' ἀποστέλλου χθονός,
λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών.
περαίνομεν γὰρ οὐδέν. ὁρμᾶσθαι χρεὼν
πάντ' ἄνδρ' ὁπλίτην ἁρμάτων τ' ἐπεμβάτην,
μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα
ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα.
χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας
αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων
αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,
Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας
τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα
στρατηλατήσω κλεινὸς ἐν κλεινῷ δορί.
ἑνὸς μόνου δεῖ, τοὺς θεοὺς ἔχειν, ὅσοι
δίκην σέβονται· ταῦτα γὰρ ξυνόνθ' ὁμοῦ

568 fort. σώματ' Ἀργείων ἕλοις. 569 νῦν P 572 ἀσπίσι L, ἀσπίσιν lP 573 ἐγὼ πόνους Hartung, ἄθλους ἐγώ Nauck 574 σ' om. LP, add. lp 577 πόλ' LP, πόλλ' lp | εὐδαίμονα LP, εὐδαιμονεῖ lp, πονούσῃ . . εὐδαίμονα Nauck 578 κόνει βάλῃ] Kirchhoff, πόλει λάβῃ LP 580 δέ τ' P 581 ἐπαρεῖς] Cobet, ἐπαίρεις LP | θυμοῦσθαι] Musgrave, θυμῶσαι LP 582 σοῖς P, corr. p 587 καταστάξοντα P 589 sq. transposuit Musgrave 589 κήρυξ LP, κῆρυξ p 591 'ναμίγνυσθαι p, 'ξομόργνυσθαι Cobet 593 super utrumque κλει scr. και L (i. e. καιρὸς ἐν καινῷ) 594—7 delet Schliack
594 ἑνὸς μόνου δεῖ] Kirchhoff (ἑνὸς μόνου δεῖ) et Nauck, ἓν δεῖ μόνον μοι LP

νίκην δίδωσιν. ἀρετὴ δ' οὐδὲν φέρει
βροτοῖσιν, ἢν μὴ τὸν θεὸν χρήζοντ' ἔχῃ.

HMIX. *ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,* stroph.
ὥς μοι ὑφ' ἥπατι δεῖμα χλοερὸν θοάζει,
HMIX. *τίν' αὐδὰν τάνδε προσφέρεις νέαν;*
HMIX. *στράτευμα πᾷ Παλλάδος κριθήσεται.*
HMIX. *διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς;*
HMIX. *γένοιτ' ἂν κέρδος· εἰ δ' ἀρείφατοι*
φόνοι μάχαι στερνοτυπεῖς γ' ἀνὰ τόπον
πάλιν κτύποι φανήσονται,
τάλαινα, τίνα λόγον, τίν' ἂν τῶνδ' αἰτία λάβοιμι;

HMIX. *ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν αὖ τις ἀρεῖ* antistr.
μοῖρα πάλιν· τόδε μοι τὸ θράσος ἀμφιβαίνει.
HMIX. *δικαίους δαίμονας σύ γ' ἐννέπεις.*
HMIX. *τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;*
HMIX. *διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.*
HMIX. *φόβῳ γὰρ τῷ πάρος διόλλυσαι·*
δίκα δίκαν δ' ἐκάλεσε καὶ φόνος
φόνον, κακῶν δ' ἀναψυχὰς
θεοὶ βροτοῖς νέμουσι, πάντων τέρμ' ἔχοντες αὐτοί.

HMIX. *τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθ' ἄν,* stroph.

596 *ἀρετὴ*] Blomfield, *ἡ 'ρετὴ* *LP* | *λέγει* *LP*, *γρ. φέρει* in marg. *L*, *φέρει* *p* 597 *ἢν* *L*, *εἰ* *P* 598 sqq. Aethrae (598. 601. 3. 8. 11. 13. 20. 22) et chori (600. 2. 6. 10. 12. 18. 21. 26) notas praefigunt *LP*, hemichoriis tribuit Matthiae 599 *χλωρὸν δεῖμα* *LP*, *δεῖμα χλοερὸν* *p* | *θοάζει*] scripsi, *ταράσσει* *LP*. Cfr. Hesych. *θοάζει· ταράττει, κάθηται* 600 *προφέρεις* *p* 601 *πᾶ* *L*, om. *P*, *τὴν* post *πᾶ* inseruit *l* (*τῆς* voluisse videtur), *μὲν* in spatio vacuo relicto scr. *p* 603 *εἰ* *LP*, *οἱ* superscr. *p* 604 fort. *πόνοι μάχαι στερνοτυπεῖς πέτρων.* 605 *πάλιν*] fort. *πόλει* | *φανήσονται κτύποι* Brunck, *κτύπος φανήσεται* (et antea *στερνοτυπής*) Elmsley 606 *τάλαινα*] Hermann, *ὦ τάλαινα* *LP* 607 *αἰτία*] Hermann, *αἰτίαν* *L* et *P*, sed *ν* addidit *p* 608 *εὐτυχίᾳ*] Markland, *εὐτυχῆ* *LP* | *αὖ τις ἀρεῖ*] scripsi, *ἄν τις αἰρῇ* *LP* (*ἄν τις αἴροι* Markland, *ἄν τις αἱροῖ* Matthiae) 609 *τὸ* om. *LP*, add. Aldina 611 *ἄλλοι* *LP*, *ἄλλοισιν* *l* 613 *γὰρ* *P*, *γε* in ras. scr. *l*, *ε* in *ὰρ* mut. m. recentissima 614 *δ'* om. *P* | *καὶ* in ras. scr. *l*, habet *P*, fort. *ἐκάλεσεν, φόνος* 615 *κακῶν δ' ἀναψυχὰς*] Scaliger, *κακὸν δ' ἀνὰ ψυχὰς* *LP* 616 *βροτοῖσι* *P* | *νέμουσιν* *p* 617 *πάντα* (superscr. *ων*) *τέρματ'* *L*, *πάντων τέρματ'* *P*, *ἁπάντων τέρμ'* *p* 618 *παιδία* *P* et ut vid. *L*, nam *ε* scr. *l*

Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι;
ΗΜΙΧ. *ποτανὰν εἴ μέ τις θεῶν κτίσαι,*
διπόταμον ἵνα πόλιν μόλοιμ'.
ΗΜΙΧ. *εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.*
ΗΜΙΧ. *ἔτι ποτ' αἶσα τίς ἄρα πότμος*
ἐπιμένει τὸν ἄλκιμον
τᾶσδε γᾶς ἄνακτα;

ΗΜΙΧ. *κεκλημένους μὲν ἀνακαλούμεθ' αὖ θεούς·* antistr.
ἀλλὰ φόβων πίστις ἅδε πρώτα.
ΗΜΙΧ. *ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος*
παιδογόνε πόριος Ἰνάχου.
ΗΜΙΧ. *πόλει μοι ξύμμαχος γενοῦ τᾷδ' εὐμενής.*
ΗΜΙΧ. *τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα*
πόλεος ἐκκόμιζέ μοι
πρὸς πυρὰν ὑβρισθέν.

ΑΓΓΕΛΟΣ.

γυναῖκες, ἥκω πόλλ' ἔχων λέγειν φίλα,
αὐτός τε σωθείς· ἡρέθην γὰρ ἐν μάχῃ,
ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι
ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα·
νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε
μακροῦ ἀποπαύσω· Καπανέως γὰρ ἦ λάτρις,
ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ.
ΧΟ. *ὦ φίλτατ', εὖ μὲν νόστον ἀγγέλλεις σέθεν*
τήν τ' ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς
σῶς ἐστ' Ἀθηνῶν, πάντ' ἂν ἀγγέλλοις φίλα.
ΑΓΓ. *σῶς, καὶ πέπραγεν οἷ' Ἄδραστος ὤφελεν*

620 *μέ*] Hermann, *σέ LP* 621 *μόλοιμ'*] scripsi, *μόλω LP* 622 fort. *ἵν' εἰδείην φίλων ἵν' εἰδείην τύχας* | *τύχας*] Heath, *ψυχὰς LP* 623 *τίς ποτ' αἶσα* Reiske, fort. *τίς ἄρ' ἔτ' αἶσα* 627 *ἀμφὶ φόβῳ· πίστις* Herwerden 629 *πόριος LP*, *πόρτιος l* 632 *πόλεως LP*, *πόλεος p* | *ἐκκόμιζέ μοι*] Musgrave, *ἐκκομίζομαι LP* 636 *ἣν*] Dobree, *ἵν' LP* | *θανόντων*] Heath, *θανόντες LP* 637 *ἠγονίσαντο P*, corr. *p* | *δικαῖον P*, corr. *p* 639 *'ποπαύσω lP*, *ἀπολύσω* Herwerden | *ἦ*] *ἦν LP* 642 *βάξιν*] Reiske, *τάξιν LP*, *πρᾶξιν* Markland 643 *σῶς ἐστι φαίνων* Reiske, malim *σῶς ἐστι δηλῶν* | *ἀγγέλλῃς LP*, *ἀγγέλλοις p* 644 *πέπραγεν*] Pierson, *πεπραγμέν' LP* | *οἷ'*] Kirchhoff, *ὡς Lp*, *ὡ P* | *ὤφελε p*

πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπ' Ἰνάχου
στείλας ἐπεστράτευσε Καδμείων πόλιν.
ΧΟ. *πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος*
ἔστησεν οἵ τε συμμετασχόντες δορός;
λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.
ΑΓΓ. *λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,*
ἔβαλλε γαῖαν· ἀμφὶ δ' Ἠλέκτρας πύλας
ἔστην θεατὴς πύργον εὐαυγῆ λαβών.
ὁρῶ δὲ φῦλα τρία τριῶν συστρεμμάτων·
τευχεσφόρον μὲν λαὸν ἐκτείνοντ' ἄνω
Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,
αὐτόν τ' ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,
καὶ τοὺς σὺν αὐτῷ δεξιὸν τεταγμένους
κέρας παλαιᾶς Κεκροπίας οἰκήτορας,
λαιὸν δὲ Πάραλον ἐστολισμένον δορὶ
κρήνην παρ' αὐτὴν Ἄρεος, ἱππότην δ' ὄχλον
πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον
ἴσους ἀριθμόν· ἁρμάτων δ' ὀχήματα
ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.
Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων,
νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτ' ἀγών.
ἱππεῦσι δ' ἱππῆς ἦσαν ἀνθωπλισμένοι
τετραόροισί τ' ἀντί' ἅρμαθ' ἅρμασι.
κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε·
σιγᾶτε, λαοί, σῖγα, Καδμείων στίχες,
ἀκούσαθ'· ἡμεῖς ἥκομεν νεκροὺς μέτα
θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον
σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.
κοὐδὲν Κρέων τοῖσδ' ἀντεκήρυξεν λόγοις,
ἀλλ' ἧστ' ἐφ' ὅπλοις σῖγα. ποιμένες δ' ὄχων

645 οὓς] Reiske, ὡς *LP* | ἀπ'] Canter, ἐπ' *LP* 647 τρόπαια *LP* | αἰγέος *P*, corr. *p* 649 οὐ] scripsi, τοὺς *LP* | ἀπόντας *p* 652 ἔστη *P* | εὐαυγῆ] Hemsterhuys, εὐαγῆ *LP* 653 συστρεμμάτων] Nauck, συστρατευμάτων *L*, στρατευμάτων duabus literis ante σ erasis *P* 655 fort. ἐπώνυμον πρὸς ὄχθον Ἰσμηνοῦ λόχους (λόχους iam Kirchhoff) 659 λαιὸν] Reiske, αὐτὸν *LP* | fort. ἐστομωμένον 660 ἱππότην δ' ὄχλον] Scaliger, ἱππότην ὄχον *LP* 664 πρόσθε *L*, πρόστε *P*, πρόσθεν *lp* 665 ὄπισθε *P* 666 δ'] Hermann, θ' *LP* | ἱππῆς *LP*, ἱππῇς *lp* 667 ἅρμασιν *lp* 668 κήρυξ *LP*, κῆρυξ *p* | θησέος *p*

τετραόρων κατῆρχον ἐντεῦθεν μάχης·
πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους,
παραιβάτας ἔστησαν ἐς τάξιν δορός.
χοἱ μὲν σιδήρῳ διεμάχονθ᾽, οἱ δ᾽ ἔστρεφον
πώλους πρὸς ἀλκὴν αὖθις ἐς παραιβάτας.
ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ
ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,
οἵ τ᾽ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν,
συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.
λεύσσων δὲ ταῦτα κοὐ κλύων· ἐκεῖ γὰρ ἦ
ἔνθ᾽ ἅρματ᾽ ἠγωνίζεθ᾽ οἵ τ᾽ ἐπεμβάται·
[τἀκεῖ παρόντα πολλὰ πήματ᾽, οὐκ ἔχω]
τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν
κόνιν ἐσαντέλλουσαν, ὡς πολλὴ παρῆν,
ἢ τὰς ἄνω τε καὶ κάτω φορουμένας
. . . .
ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς,
τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων
ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ
πρὸς ἁρμάτων τ᾽ ἀγαῖσι λειπόντων βίον;
νικῶντα δ᾽ ἵπποις ὡς ὑπεῖδε τὸν στρατὸν
Κρέων τὸν ἐνθένδ᾽, ἰτέαν λαβὼν χερὶ
χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.
καὶ μὴν τὰ Θησέως γ᾽ οὐκ ὄκνῳ διεφθάρη,
ἀλλ᾽ ἵετ᾽ εὐθὺς λάμπρ᾽ ἀναρπάσας ὅπλα·
καὶ συμπατάξαντ᾽ ἐς μέσον πάντα στρατὸν
ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων

677 *τάξιν*] *πάλην* Herwerden 678 *καὶ οἱ* *L*, *χ᾽ οἱ* *lP* 679 *πρὸς*] scripsi, *ἐς* *LP* | *αὖτις* *LP* 681 *ὄχλον*] Markland, *ὄχον* scripto *ω* super *ον* *L*, *ὄχων* scripto *ον* super *ων* *P* 683 *καὶ κράτουν* *L*, *καὶ ᾽κράτουν* *lP* 684 *λεύσων* *LP*, *λεύσσων* *p* | *καὶ οὐ* *L*, *κοὐ* *lP* | *ἦν* *LP* 686 delevit Herwerden 687 *πότερα* *Lp*, *πότερον* *P* | *ἐς*] fort. *πρὸς* 688 *ἐσαντέλλουσαν*] scripsi, *προσαντέλλουσαν* *Lp*, *προσαντέλουσαν* *P*. Post 689 lacunam statuit Nauckium secutus Kirchhoff. Fort. hinc sumpta glossa Hesych. *ἀναδρομαί· αὐξήσεις, βλαστήσεις. Εὐριπίδης Ἱκέτισιν Ὑψιπύλῃ*, velut *ἀνδρῶν ἀναδρομάς* 690 *φονίου* *P*, corr. *p* | *ῥοαῖς* *LP*, *ῥοὰς* *p* 693 *λιπόντων* *P*, corr. *p* 694 *ὑπεῖδε τὸν*] Porson, *ὑπείδετο* *LP* 695 *τὸν ἐνθένδ᾽*] Hermann, *τὸ ἐνθένδ᾽* *LP*, *γε τοὐνθένδ᾽* *p* 698 *ἵετ᾽* *LP*, *ἵετ᾽* *p* 699 *συμπατάξαντ᾽ ἐς*] Blomfield, *συμπατάξαντες* *LP*

κελευμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ·
θεῖν' ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.
λόχος δ' ὀδόντων ὄφεος ἐξηνδρωμένος
δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας
τὸ λαιὸν ἡμῶν· δεξιοῦ δ' ἡσσώμενον
φεύγει τὸ κείνων· ἦν δ' ἀγὼν ἰσόρροπος.
κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·
οὐ γὰρ τό νικῶν τοῦτ' ἐκύδαινεν μόνον,
ἀλλ' ᾤχετ' ἐς τὸ κάμνον οἰκείου στρατοῦ.
ἔρρηξε δ' αὐδήν, ὥσθ' ὑπηχῆσαι χθόνα·
ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ
σπαρτῶν τόδ' ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.
θάρσος δ' ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ.
αὐτός θ' ὅπλισμα τοὐπιδαύριον λαβὼν
δεινῆς κορύνης διαφέρων ἐσφενδόνα,
ὁμοῦ τραχήλους κἀπικείμενον κάρα
κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ.
μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.
ἐγὼ δ' ἀνηλάλαξα κἀνωρχησάμην
κἄκρουσα χεῖρας. οἱ δ' ἔτεινον ἐς πύλας.
βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν
νέων γερόντων, ἱερά τ' ἐξεπίμπλασαν
φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν,
Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν
μολεῖν ἔφασκεν, ἀλλ' ἀπαιτήσων νεκρούς.
τοιόνδε τοι στρατηγὸν αἱρεῖσθαι χρεών,
ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος
μισεῖ θ' ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς
ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα
ζητῶν ἀπώλεσ' ὄλβον ᾧ χρῆσθαι παρῆν.

701 *κελευσμὸν LP* 702 *θεῖν LP, θεῖν' l* | *κἀντέρειδε p* 703 *ὄφεως LP, ὄφιος l* 705 *δεξιοῦ*] Markland, *δεξιὸν LP* 706 *'κείνων p* 708 *ἐκύδαινεν*] Hermann, *ἐκέρδαινεν LP, ἐκήδευεν* Dindorf 710 fort. *ὑπαχῆσαι* 711 *σχήσομεν* Hilberg 712 *σπαρτῶν ὑπ'* (*πρὸς* F. Gu. Schmidt) *ἀνδρῶν οἴχεται* Nauck 713 *Κραναϊδῶν*] Musgrave, *δαναίδων LP* 716 *κάρᾳ l, κἀπικειμένας κάρᾳ* Reiske. Sed fort. v. post 717 transponendus 717 *κἀποκαυλίζων*] Canter, *κἀποδαυλίζων LP* 718 *ἔτρεψαν*] Hermann, *ἔτρεψεν LP* 726 *τοι*] Elmsley, *τὸν LP*

ΧΟ. νῦν τήνδ' ἄελπτον ἡμέραν ἰδοῦσ' ἐγὼ
θεοὺς νομίζω καὶ δοκῶ τῆς συμφορᾶς
ἔχειν ἔλασσον, τῶνδε τισάντων δίκην.
ΑΔ. ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα
δρῶμέν τε τοιαῦθ' ἂν σὺ τυγχάνῃς θέλων.
ἡμῖν γὰρ ἦν τό τ' Ἄργος οὐχ ὑποστατόν,
αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν·
Ἐτεοκλέους δὲ σύμβασιν ποιουμένου
μέτρια θέλοντος οὐκ ἐχρήζομεν λαβεῖν,
κἄπειτ' ἀπωλόμεσθ'. ὁ δ' αὖ τότ' εὐτυχής,
λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,
ὕβριζ' ὑβρίζων τ' αὖθις ἀνταπώλετο
Κάδμου κακόφρων λαός. ὦ κενοὶ βροτῶν
καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,
τὸ τόξον ἐντείνοντες οἳ καιροῦ πέρα
λόγοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν·
πόλεις τ', ἔχουσαι διὰ λόγου κάμψαι κακά,
φόνῳ καθαιρεῖσθ', οὐ λόγῳ, τὰ πράγματα.
ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,
πῶς ἐξεσώθης· εἶτα τἄλλ' ἐρήσομαι.
ΑΓΓ. ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,
πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.
ΑΔ. ὧν δ' εἵνεχ' ἁγὼν ἦν, νεκροὺς κομίζετε;
ΑΓΓ. ὅσοι γε κλεινοῖς ἑπτ' ἐφέστασαν λόχοις.

732 *τῆς συμφορᾶς*] Heath (*τοι συμφορᾶς* Scaliger), *τὰς συμφορὰς* *LP* 734 *ταλαιπόρούς* *P*, corr. m. recentissima 734 sq. *φρονεῖν βροτοὺς* Diog. L. 9, 71 735 *λέγοιμ' ἄν* Plut. Mor. p. 1056 C 736 *τοιάδ' ἃ σύ γε τυγχάνεις φρονῶν* Plutarchus, *ἂν* *Lp*, *ἃ* *P*, *τυγχάνεις* *P*, *τυγχάνῃς* *p* 737 *ἄλγος* *P* 738 *καὶ νέοι*] *κεὔτονοι* F. Gu. Schmidt 739 *δὲ*] Jacobs, *τε* *LP* 740 *θέλοντος*] *τε δόντος* Markland, *φέροντος* Jacobs, *διδόντος* Hartung 741 *τότ'* *L*, *τόδ'* *P* 743 *ὑβρίζων δ'* Hartung | *αὖτις* *LP*, *αὐτὸς* Dobree 745 *τὸ τόξον ἐντείνοντες οἳ*] Nauck, *οἳ τόξον ἐντείνοντες* (*ἐκτείνοντες* *P*) *τοῦ* *LP* 746 ante 745 transposui 747 *λόγοις*] scripsi, *φίλοις* *LP*. Cfr. Ion. 649, Soph. Ai. 330 748 sq. suspecti 749 *διαιρεῖτ'* Herwerden 752 *δορός* Hermann 754—771 Adrasti partes choro tribuunt *LP* (764 notam nuntii omiserunt, item 768, ita ut 769 et 771 nuntii, 770 chori notam praefigerent), correxit ed. Brubachiana 754 *εἵνεχ' ἁγὼν*] *οὕνεχ' ὡγὼν* Barnes (*ἁγὼν* Porson), *οὕνεκεν ἀγὼν* *L*, *οὕνεκ' ἀγὼν* *P* 755 *ὅσοι* in ras. et *γρ. ὡς οἵ γε* in marg. scr. *l*, *ὡς οἵ* *P* | *λόχοις*] Reiske, *δόμοις* *LP*

ΑΔ. πῶς φής; ὁ δ' ἄλλος ποῦ κεκμηκότων ὄχλος;
ΑΓΓ. τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.
ΑΔ. τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δ' ἔθαψέ νιν;
ΑΓΓ. Θησεύς, σκιώδης ἔνθ' Ἐλευθερὶς πέτρα.
ΑΔ. οὓς δ' οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;
ΑΓΓ. ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.
ΑΔ. οὔ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;
ΑΓΓ. οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ.
ΑΔ. . . . .
ΑΓΓ. φαίης ἄν, εἰ παρῆσθ' ὅτ' ἠγάπα νεκρούς.
ΑΔ. ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;
ΑΓΓ. κἄστρωσέ γ' εὐνὰς κἀκάλυψε σώματα.
ΑΔ. δεινὸν μὲν οὖν βάσταγμα κᾀσχύνην ἔχον.
ΑΓΓ. τί δ' αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά;
ΑΔ. οἴμοι· πόσου σφιν συνθανεῖν ἂν ἤθελον.
ΑΓΓ. ἄκραντ' ὀδύρῃ ταῖσδέ τ' ἐξάγεις δάκρυ.
ΑΔ. δοκῶ μέν, αὐταί γ' εἰσὶν αἱ διδάσκαλοι.
ἀλλ' εἶμ' ἐπαρῶ χεῖρ' ἀπαντήσας νεκροῖς
Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους,
φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας
ἔρημα κλαίω· τοῦτο γὰρ μόνον βροτοῖς
οὐκ ἔστι τἀνάλωμ' ἀναλωθὲν λαβεῖν,
ψυχὴν βροτείαν· χρημάτων δ' εἰσὶν πόροι.

ΧΟ. τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ. strph.
πόλει μὲν εὐδοξία
καὶ στρατηλάταις δορὸς
διπλάζεται τιμά·

760 *ποῦ*] Hermann, *ποῖ LP*, *πῆ p* | *ἥκεις*] Heath, *ἥκει LP* | *πᾶν ὅ τι*] *πανστρατὶ* Jacobs 762 *οὔ που*] scripsi, *ἦ που LP*. Post 763 lacunam statuit Hermann 764 *φαίης γ'* Gebhardt 765 *αὐτὸς*] Reiske, *αὐτῶν LP* | *ταλαιπόρων σφαγᾶς P*, corr. *p* 766 *καὶ κάλυψε LP*, *καὶ 'κάλυψε lp* 767 *οὖν*] Elmsley, *ἦν LP* | *καἰσχύνην LP* 768 *τἀνθρώπων κακά* Nauck 769 *πόσου*] Kirchhoff, *πόσῳ LP* | *σφι L*, *σφιν lP* | *ἤθελον ἄν LP*, *ἂν ἤθελον lp* 770 *δάρυ P*, *δάκρυ p* 772 *εἶμ' ἐπαρῶ*] Elmsley (*ἐπαίρων* iam Markland), *εἶεν αἴρω LP* 774 *λελειμένος P*, corr. *p* 775 *ἔρημα*] fort. *ἀνόνητα*. Cfr. Herc. 716, Jon. 379 777 fort. *βρότειον* | *δ' ἔστιν πάλιν* Prinz 781 *τιμά*] Markland, *τιμή LP*

ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη
πικρόν, καλὸν θέαμα δ', εἴπερ ὄψομαι
τὰν ἄελπτον ἁμέραν,
ἰδοῦσα πάντων μέγιστον ἄλγος.

ἄγαμόν μ' ἔτι δεῦρ' ἀεὶ antistr.
χρόνος παλαιᾶς πατὴρ
ὤφελ' ἁμέρας κτίσαι.
τί γάρ μ' ἔδει παίδων;
τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι
πάθος περισσόν, εἰ γάμων ἀπεζύγην,
νῦν δ' ὁρῶ σαφέστατον
κακὸν τέκνων φιλτάτων στέρεσθαι.

ἀλλὰ τάδ' ἤδη σώματα λεύσσω
τῶν οἰχομένων παίδων· μελέα
πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις
κοινὸν ἐς Ἅιδην καταβᾶσα;

ΑΔ. *στεναγμόν, ὦ ματέρες,* stroph.
τῶν κατὰ χθονὸς νεκρῶν
ἀύσατ' ἀπύσατ' ἀντίφων' ἐμῶν
στεναγμάτων κλύουσαι.
ΧΟ. *ὦ παῖδες, ὦ πικρὸν φίλων*
προσηγόρημα ματέρων,
προσαυδῶ σε τὸν θανόντα.
ΑΔ. *ἰὼ ἰώ.* *ΧΟ.* *τῶν γ' ἐμῶν κακῶν ἐγώ.*
ΑΔ. *αἰαῖ.* *ΧΟ.* . . . .
ΑΔ. *ἐπάθομεν ὦ* *ΧΟ.* *τὰ κύντατ' ἄλγη κακῶν.*
ΑΔ. *ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;*

782 *παίδων LP, τῶν παίδων lp* 784 *ἁμέραν*] Hermann, *ἡμέραν LP* 786 *μ' ἔτι*] *με τὸ* Musgrave 787 sq. *παλαιᾶς . . ἁμέρας*] scripsi, *παλαιὸς . . ἁμέρα LP* 789 *μ' ἔδει*] Markland, *με δεῖ LP* 790 *τὸ πρὶν* Prinz, *τί μὲν* Nauck | *ἤλπιζον LP, οὐκ ἤλπιζον lp* 793 *στέρεσθαι*] Blomfield, *στερεῖσθαι LP*, sed *σθαι* add. *l*, *στερεῖσα* Markland 799 *νεκυῶν P*, corr. *p* 800 *ἀύσατ' ἀπύσατ' ἀπύσατ' LP, ἀύσατ' ἀπύσατ' lp* 805 *ΑΔ.* om. *P*, add. *p* (habet *L*) | *ἰώ μοι μοι LP, ἰὼ ἰὼ lp* | *ΧΟ.* om. *LP*, add. Hermann | *ἐγώ*] fort. *ἰώ* 806 *ΑΔ* et *ΧΟ.* addidit Hermann | *αἶ αἶ αἶ L, αἶ αἶ αἶ P*, tertium *αἶ* del. *l*, qui adscripsit *λείπει*. Cfr. ad v. 819 807 totus chori in *LP*, correxit Hermann | *ἔπαθον μὲν LP, αἶ αἶ ἐπάθομεν p* | *ὦ LP*

ΧΟ. ὁρῶσι κἀμὲ τὰν τάλαι-
ναν, τέκνων ἄπαιδα.

ΑΔ. προσάγετε τῶν δυσπότμων antistr.
σώμαθ' αἱματοσταγῆ,
σφαγέντας οὐκ ἄξι' οὐδ' ὑπ' ἀξίων,
ἐν οἷς ἀγὼν ἐκράνθη.
ΧΟ. δόθ', ὡς περιπτυχαῖσι δὴ
χέρας προσαρμόσασ' ἐμοῖς
ἐν ἀγκῶσι τέκνα θῶμαι.
ΑΔ. ἔχεις ἔχεις. *ΧΟ.* πημάτων γ' ἅλις βάρος.
ΑΔ. αἰαῖ. *ΧΟ.* τοῖς τεκοῦσι δ' οὐ λέγεις;
ΑΔ. ἀίετέ μου. *ΧΟ.* στένεις ἐπ' ἀμφοῖν ἄχη.
ΑΔ. εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.
ΧΟ. ἐμὸν δὲ μήποτ' ἐζύγη
δέμας ἐς ἀνδρὸς εὐνάν.

ΑΔ. ἴδετε κακῶν πέλαγος, ὦ
ματέρες τάλαιναι τέκνων.
ΧΟ. κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθ', ἀμφὶ δὲ
σποδὸν κάρᾳ κεχύμεθα.
ΑΔ. ἰὼ ἰώ μοί μοι·
κατά με πέδον γᾶς ἕλοι,
διὰ δὲ θύελλα σπάσαι,
πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι.
ΧΟ. πικροὺς ἐσεῖδες γάμους,
πικρὰν δὲ Φοίβου φάτιν·

809 ὁρῶσι κἀμὲ τὰν] Heimsoeth (τὰν iam Markland), ὁρῶσιν ἐμὲ τὴν *LP*, ὁρῶσι δῆτ' ἐμέ γε τὴν *l*, ὁρῶσι κἀμὲ δῆτα τὴν *p* 811 *ΑΔ.* om. *LP*, add. *lp* | τῶν om. *LP*, addidit Hermann | δυσπότμω *LP*, δυσπότμων apogr. Paris. 813 σφαγέντας οὐκ] F. V. Fritzsche, σφαγέντ' οὐκ *LP*, σφαγέντα τ' οὐκ *l* 814 ἐγὼν *LP*, ἀγὼν *p* 815 *ΧΟ.*] Barnes, *ΑΔ.* *P* et in ras. *l* 816 προσαρμόσασ'] Hermann, προσαρμόσας *LP* 818 *ΑΔ.* . . *ΧΟ.*] Musgrave, *ΧΟ.* . . *ΑΔ.* *LP* 819 totus chori est in *LP*, corr. Musgrave. Super τοῖς τεκοῦσι scr. περισσόν *l* | δ' οὐ λέγεις;] δ' αὖ λέγεις Fritzsche, fort. τόδε λέγεις 820 fort. στένοντος ἀμφοῖν γ' 823 ἐμὸ *L*, ἐμὸν *lP* | δέμας ἐς *LP*, δέμας γ' εἴς τιν' *l*, δέμας εἴς τιν' *p*, σῶμ' ἐς Heimsoeth 824 κακὸν *P*, corr. *p* 824 sq. ἴδετε ματέρες κακῶν πέλαγος ὦ τάλαιναι τέκνων F. V. Fritzsche 825 μ͡ρες *LP* 826 ἀμφὶ *L*, ἀφὶ *P* 827 κάρᾳ] Schilling, κάρα *LP* 828 alterum ἰὼ delet Dindorf 830 διὰ mut. in διὰ δὲ *L*, διὰ δὲ *P*

ἔρημά σ' ἁ πολύστονος Οἰδιπόδα
δώματα λιποῦσ' ἦλθ' Ἐρινύς.

ΘΗΣΕΥΣ.

μέλλων σ' ἐρωτᾶν, ἡνίκ' ἐξήντλεις στρατῷ
γόους [ἀφήσω], τοὺς ἐκεῖ μὲν ἐκλιπὼν
εἴασα μύθους· νῦν δ' Ἄδραστον ἱστορῶ·
πόθεν ποθ' οἵδε διαπρεπεῖς εὐψυχίᾳ
θνητῶν ἔφυσαν; εἰπέ γ' ὡς προφέρτερος
νέοισιν ἀστῶν τῶνδ'· ἐπιστήμων γὰρ εἶ.
εἶδον γὰρ αὐτῶν κρείσσον' ἢ λέξαι λόγῳ
τολμήμαθ', οἷς ἤλπιζον αἱρήσειν πόλιν.
ἓν δ' οὐκ ἐρήσομαί σε, μὴ γέλωτ' ὄφλω,
ὅτῳ ξυνέστη τῶνδ' ἕκαστος ἐν μάχῃ
ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο.
κενοὶ γὰρ οὗτοι τῶν τ' ἀκουόντων λόγοι
καὶ τοῦ λέγοντος· οὔτις ἐν μάχῃ βεβὼς
λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς
σαφῶς ἀπήγγειλ' ὅστις ἐστὶν ἁγαθός.
οὐκ ἂν δυναίμην οὔτ' ἐρωτῆσαι τάδε
οὔτ' αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν·
μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖ' ὁρᾶν
δύναιτ' ἂν ἑστὼς πολεμίοις ἐναντίος.

ΑΔ. *ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι*
δίδως ἔπαινον τῶνδ', ἐγώ τε βούλομαι
φίλων ἀληθῆ καὶ δίκαι' εἰπεῖν πέρι.
ὁρᾷς τὸ Δῖον οὗ βέλος διέπτατο;
Καπανεὺς ὅδ' ἐστίν· ᾧ βίος μὲν ἦν πολύς,

835 *ἔρημά σ'*] Hermann (*ἔρημα δ'* Markland), *ἔγημας* *LP* 836 *ἐριννύς* *LP* 837 *σ'* *Lp*, *γ'* *P* | *ἐξήντλεις*] fort. *ἐξήχεις* 839 *ἀφήσω* ex dittographia *μύθους ἀφήσω* ortum videtur, fort. *στενακτούς* 840 *εἴασα*] Elmsley, *εἰς τὰ σὰ* *LP*, *εἰς τὰ σά γε* *lp* | *εἰσορῶ* *LP*, *ἱστο* super *εἰσο* scr. *lp* | *Ἄδραστε, σ' ἱστορῶ* Elmsley 842 *προφέρτερος*] scripsi, *σοφώτερος* *LP* 844 *αὐτὸν* *P* | *λέξαι*] fort. *δεῖξαι* 848 *πολεμίας* Markland 849—52 delebat olim Nauck. Cfr. El. 378. Fort. potius v. 853—6 abiciendi 849 *κενοὶ*] Grotius, *κοινοὶ* *LP* 850 *οὔτις*] Burges, *ὅστις* *LP* 852 *ἁγαθός*] cum Miltono Markland, *ἀγαθός* *LP* 854 *αὖ*] Reiske, *ἂν* *LP* | *πιθέσθαι* in *πυθέσθαι* mut. *l* | *τολμῶσι* *LP*, *ν* add. *lp* 857 *δὴ νῦν* *LP* 858 *τῶνδ'*] Matthiae, *τῶν* *LP* | *ἐγώ τε*] Nauck, *ἔγωγε* *L*, *ἔγω τε* *P* 860 *τὸ Δῖον* Polyb. V 9, *τὸν ἁβρὸν* *LP*, *τὸ λάβρον* Tyrwhitt

ἥκιστα δ' ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ
οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
φεύγων τραπέζαις ὅστις ἐξογκοῖτ' ἄγαν
τἀρκοῦντ' ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾷ
τὸ χρηστὸν εἶναι, μέτρια δ' ἐξαρκεῖν ἔφη.
φίλοις τ' ἀληθὴς ἦν φίλος παροῦσί τε
καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.
ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,
ἄκρατον οὐδὲν οὔτ' ἐς οἰκέτας ἔχων
οὔτ' ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω
Ἐτέοκλον, ἄλλην χρηστότητ' ἠσκηκότα·
νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής,
πλείστας δὲ τιμὰς ἔσχ' ἐν Ἀργείᾳ χθονί.
φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων
οὐκ εἰσεδέξατ' οἶκον ὥστε τοὺς τρόπους
δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.
τοὺς δ' ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν
ἤχθαιρ'· ἐπεί τοι κοὐδὲν αἰτία πόλις
κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.
ὁ δ' αὖ τρίτος τῶνδ' Ἱππομέδων τοιόσδ' ἔφυ·
παῖς ὢν ἐτόλμησ' εὐθὺς οὐ πρὸς ἡδονὰς
Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,
ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς
ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τ' ἄγρας ἰὼν
ἵππους τ' ὀχμάζων τόξα τ' ἐντείνων χεροῖν,
πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.

862 φρόνημα] fort. θοίνημα (θοίναμα) 864 φεύγων] ψέγων Athen. IV 159 A (μισῶν idem VI 250 F) | τραπέζαις *P*, sed αι in ras. scr. *p* | ὅστις] εἴ τις Athen. IV 159 A 865 ἀτίζων] ἐπαινῶν Athen. l. l. 867 φίλοις . . φίλος παροῦσι] vel φίλος . . φίλοις παροῦσι Reiske, φίλος . . φίλος τοῖς παροῦσι *LP* | τ'] fort. δ' 870 ἄκρατον] Lenting, ἄκραντον *LP* | οὔτ'] Markland, οὐδ' *LP* 872 ἄλλην *P*, ἄλλον *L*, sed ο in ras. scr. *l* 874 πλείστους P, corr. *p* | ἔσχ' ἐν Stob. fl. 95, 21 (ἔσχ' ἐν Ἀργείων πόλει), ἔσχεν *LP* 875 φίλων] πολλῶν F. Gu. Schmidt | χρυσῶν *P*, corr. *p* 876 οἶκον] fort. οὐδὲν 876 sq. οὐδὲ τοὺς . . παρέσχε χρημάτων πεισθεὶς Stob. fl. 46, 4 878 δ'] Stobaeus, τ' *LP* | πόλιν] τύχην Stobaeus 879 τοί γ' οὐδὲν *L*, τί γ' οὐδὲν *P*, τοι κοὐδὲν *p*, κατ' οὐδὲν Stobaeus | πόλις] πέλει Stobaeus 880 κακῶς ἀκούειν Stobaeus 883 πρός τε μαλθακὸν βίον Reiske, καὶ τὸ μαλθακὸν βίου Fix 885 ἔχαιρε] fort. ἔχριμπτε 886 ἵππους τ' ὀχμάζων] Herwerden, ἵπποις τε χαίρων *LP*

ὁ τῆς κυναγοῦ δ᾽ ἄλλος Ἀταλάντης γόνος
παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,
Ἀρκὰς μὲν ἦν, ἐλθὼν δ᾽ ἐπ᾽ Ἰνάχου ῥοὰς
παιδεύεται κατ᾽ Ἄργος. ἐκτραφεὶς δ᾽ ἐκεῖ
πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,
λυπηρὸς οὐκ ἦν οὐδ᾽ ἐπίφθονος πόλει
οὐδ᾽ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς
μάλιστ᾽ ἂν εἴη δημότης τε καὶ ξένος.
λόχοις δ᾽ ἐφεστὼς ὥσπερ Ἀργεῖος γεγὼς
ἤμυνε χώρᾳ, χὠπότ᾽ εὖ πράσσοι πόλις,
ἔχαιρε, λυπρῶς δ᾽ ἔφερεν, εἴ τι δυστυχοῖ.
πολλοὺς δ᾽ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας
ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.
Τυδέως δ᾽ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν·
οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλ᾽ ἐν ἀσπίδι
δεινὸς σοφιστής, τῶν ἀγυμνάστων σφαγεύς.
[γνώμῃ δ᾽ ἀδελφοῦ Μελεάγρου λελειμμένος,
ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,
εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι·
φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ
ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις ἔχων.]
ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,
Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.
τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει·
αἰσχύνεται δὲ τἀγάθ᾽ ἀσκήσας ἀνὴρ
κακὸς κεκλῆσθαι πᾶς τις. ἡ δ᾽ εὐανδρία
διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται

888 ἄλλος] fort. ἁβρὸς 895 δημότις *P*, corr. *p* 896 ἐφεστὼς] Blomfield, ἐνεστὼς *LP* 897 καὶ ὁπότ᾽ *L*, χ᾽ ὡπότ᾽ *lP* 898 ἔφερεν] Grotius, ἔφερ᾽ *LP* | δυστυχοῖ] Heath, δυστυχεῖ *LP* 899 ὅσας] ἴσας Canter, πόθους Marchant 899 sq. delet L. Dindorf 902 λαμπρός] δεινός schol. Il. Δ 400 903 τῶν ἀγυμνάστων σφαγεύς] ex Numenii libro περὶ τῆς τῶν Ἀκαδημαϊκῶν πρὸς Πλάτωνα διαστάσεως, ubi de Arcesilao haec sunt: ὠνομάζετο οὖν δεινὸς σοφιστὴς τῶν ἀγυμνάστων σφαγεύς Wilamowitz (Herm. XI p. 302 sq.), πολλά τ᾽ ἐξευρεῖν σοφά *LP* (σοφός Toup). Versum deleverat Porson ut omissum apud schol. ad Hom. Il. Δ 400, qui v. 902 adfert 904—8 delevit Dindorf 908 ἔχων] Io. Damasc. ξ′ 2, ἴσον *LP* 913 κεκλῆσθαι Stob. fl. 1, 5, Ioann. Damasc. ιγ′ 3, γενέσθαι *LP* 914 διδακτόν Stob. et Ioannes, cfr. Hipp. 443 | βρέφη Ioannes

λέγειν ἀκούειν θ' ὧν μάθησιν οὐκ ἔχει.
ἃ δ' ἂν μάθῃ παῖς, ταῦτα σῴζεσθαι φιλεῖ
πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.
ΧΟ. ἰὼ τέκνον, δυστυχῆ σ'
ἔτρεφον, ἔφερον ὑφ' ἥπατος
πόνους ἐνεγκοῦσ' ἐν ὠδῖσι· καὶ νῦν
Ἅιδας τὸν ἐμὸν ἔχει
μόχθον ἀθλίας, ἐγὼ δὲ
γηροβοσκὸν οὐκ ἔχω
τεκοῦσ' ἁ τάλαινα παῖδα.
ΘΗ. καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον
θεοὶ ζῶντ' ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς
αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς·
τὸν Οἰδίπου δὲ παῖδα, Πολυνείκη λέγω,
ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθ' ἄν.
ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν
φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαιρέτῳ.
ἀλλ' οἶσθ' ὃ δρᾶν σε βούλομαι τούτων πέρι;
ΑΔ. οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.
ΘΗ. τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ
ΑΔ. ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;
ΘΗ. ναί· τοὺς δέ γ' ἄλλους πάντας ἐν μιᾷ πυρᾷ.
ΑΔ. ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας;
ΘΗ. αὐτοῦ παρ' οἴκους τούσδε συμπήξας τάφον.
ΑΔ. οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.
ΘΗ. ἡμῖν δέ γ' οἵδε· στειχέτω δ' ἄχθη νεκρῶν.

915 λέγειν τ' et ὧν μάθησις ἐν λόγῳ Ioannes. Versus suspectus 916 μάθῃ Stob. et Joannes, μάθοι *LP* | παῖς] Valckenaer, τις *LP* 917 εἰς γῆρας Ioannes 923 γηρωβοσκὸν *LP* 924 τεκοῦσ' ἁ] Hermann, τεκοῦσα *LP* 925 *ΘΗ.*] Musgrave, *ΑΔΡ. LP* | Οἰκλέους] Brodeau, ἰοκλέους *LP* 926 ἀναρπάσαντες] ἀφαρπάσαντες Paley ἐς hic in *LP* 928 δὲ] Hermann, τε *LP* | Πολυνείκη] Elmsley, πολυνείκην *LP* 929 fort. ψευσαίμεθ' 931 αὐθαιρέτῳ] scripsi, αὐθαίρετος *LP* 932 δρᾶν σε] Markland, δρᾶσαι *LP* 933—39 Thesei et Adrasti notae permutatae in *LP*, correxit Musgrave 933 πείσεσθαι Markland 935 fort. ἱερόν μ' 937 ποῦ θήσεις δῆτα τῷδε μνῆμα χωρίσας, sed literis β α δ γ ε superscriptis rectum ordinem restituit *L*, quem habet etiam *P*, in marg. οὕτω γρ. ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας *l* | fort. θήσω 938 οἴκους] Reiske, οἰκτροὺς *LP* 939 οὗτος] Reiske, αὐτὸς *LP* 940 *ΘΗ.* om. *LP*, add. Musgrave

ΑΔ. ἴτ', ὦ τάλαιναι μητέρες, τέκνων πέλας.
ΘΗ. ἥκιστ', Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.
ΑΔ. πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;
ΘΗ. ὄλοιντ' ἰδοῦσαι τούσδ' ἂν ἠλλοιωμένους.
ΑΔ. πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.
ΘΗ. τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;
ΑΔ. νικᾷς. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ
Θησεύς· ὅταν δὲ τούσδε προσθῶμεν πυρί,
ὀστᾶ προσάξεσθ'. ὦ ταλαίπωροι βροτῶν,
τί κτᾶσθε λόγχας καὶ κατ' ἀλλήλων φόνους
τίθεσθε; παύσασθ', ἀλλὰ λήξαντες πόνων
ἄστη φυλάσσεθ' ἥσυχοι μεθ' ἡσύχων.
σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ
ὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.

ΧΟ. οὐκέτ' εὔτεκνος, οὐκέτ' εὔ- stroph.
παις, οὐδ' εὐλογίας μέτε-
στίν μοι κουροτόκοις ἐν Ἀργείαις·
οὐδ' Ἄρτεμις λοχία
προσφθέγξαιτ' ἂν τὰς ἀτέκνους.
δυσαίων δ' ὁ βίος,
πλαγκτὰ δ' ὡσεί τις νεφέλα
πνευμάτων ὑπὸ δυσχίμων ἀίσσω.

ἑπτὰ ματέρες ἑπτὰ κού- antistr.
ρους ἐγεινάμεθ' αἱ ταλαί-
πωροι κλεινοτάτους ἐν Ἀργείοις·
καὶ νῦν ἄπαις ἄτεκνος

944 *ΘΗ.* om. *P*, add. *p*, Adrasti notam habet *L* | ὄλλοιντ' *Lp*, ὄλλοιτ' *P*, λυποῖντ' Kirchhoff 945 sq. notas om. *LP*, add. Hermann 945 πικρὰ γὰρ ὄψις] Reiske, πικραὶ γὰρ ὄψεις *LP* | αἷμα κὠτειλαὶ νεκρῶν] Toup, καὶ ἅμα ut videtur *L*, κἄμα *P*, τῶ τέλει νεκρῶ *LP*, χ' ἅμα τῶ τέλει νεκρῶ *l*, χ' ἁμάτω πέλει, νεκρῶ *p* 947 *ΑΔ.* om. *LP*, add. *p* 949 βροτοὶ *p* 951 τίθεσθ' ἀπαύστους; Stadtmueller, fort. τίθεσθε; μὴ δῆτ' (μὴ τοῦτ' Kayser) 952 ἄστυ *LP*, ἄστη *l* et superscripto πόλεις *p* 955 οὐκ (mut. in οὐκέτ') εὔτεκνος *L* 956 εὐλογίας] scripsi, εὐτυχίας *LP* 957 μέτεστι *LP*, μέτεστιν. *p* 960 δυσέων *P*, corr. *p* | αἰὼν δὲ δυσαίων Fritzsche 962 δυσχίμων] Hermann, δυσχείμων *LP* 963 μρές *LP*, μα super μ scr. *p*

γηράσκω δυστανοτάτως,
οὔτ᾽ ἐν φθιμένοισιν
οὔτ᾽ ἐν ζωοῖσιν ἀριθμουμένη,
χωρὶς δή τινα τῶνδ᾽ ἔχουσα μοῖραν.

ὑπολελειμμένα μοι δάκρυα·
μέλεα παιδὸς ἐν οἴκοις
κεῖται μνήματα πένθιμοι
κουραὶ κοὐ στέφανοι κόμας
λοιβαί τε νεκύων φθιμένων
ἀοιδαί θ᾽ ἃς χρυσοκόμας
Ἀπόλλων οὐκ ἐνδέχεται·
γόοισιν δ᾽ ὀρθρευομένα
δάκρυσι νοτερὸν ἀεὶ πέπλων
πρὸς στέρνῳ πτύχα τέγξω.

καὶ μὴν θαλάμας τάσδ᾽ ἐσορῶ δὴ
Καπανέως ἤδη τύμβον θ᾽ ἱερὸν
μελάθρων τ᾽ ἐκτὸς
Θησέως ἀναθήματα νεκροῖς,
κλεινήν τ᾽ ἄλοχον τοῦ καπφθιμένου
τοῦδε κεραυνῷ πέλας Εὐάδνην,
ἣν Ἶφις ἄναξ παῖδα φυτεύει.
τί ποτ᾽ αἰθερίαν ἕστηκε πέτραν,
ἣ τῶνδε δόμων ὑπερακρίζει,
τήνδ᾽ ἐμβαίνουσα κέλευθον;

967 *δυστηνοτάτως*] Reiske (*δυσταν-* Elmsley), *δυστηνότατος LP* 968 *φθιμένοισιν LP*, *τοῖς φθιμένοισιν l*, *τοῖς φθιμένοις p* 969 *ζῶσιν p* | fort. *οὔτ᾽ ἐν ζωοῖς κρινομένα* (*κρινομένη* Reiske, *κρινομένα* Dindorf) vel *οὐ ζωοῖς ἐγκρινομένα* | *κληζομένη* Erfurdt 970 *ἴσχουσα p* 971 *ὑπολελυμένα P*, *υ* mut. in *ει p* 972 *μέλεα*] Hermann, *μελεα L*, *μελέα P* 974 *κοὐ*] Hartung, *καὶ LP* 975—77 post 971 transponit Hartung 975 om. *LP*, servavit Plut. de *E* apud Delphos 21 p. 394 B *εἰκότως οὖν Εὐριπίδης εἶπεν· λοιβαὶ νεκύων φθιμένων ἀοιδαὶ ἃς ὁ χρυσοκόμας Ἀπόλλων οὐκ ἐνδέχεται.* Post *λοιβαὶ* add. *τε* Hermann 976 *ἀοιδαί θ᾽ ἃς*] Markland, *ἀοιδαὶ τὰς LP* 977 *γόοισιν*] Hermann, *γόοισι LP* 978 *νοτρὸν LP* 979 *τέγξω LP*, *τάξω l* 980 *τάσδ᾽ ἐσορῶμεν* (deleto *δή*) Blomfield, fort. *πάρα τάσδ᾽ ἐσορᾶν* 982 fort. *μελάθρων ἐκτὸς Θησέως τ᾽.* Cfr. 938 983 *θησέος l* 984 *καπφθιμένου*] Elmsleium secutus Blomfield, *καταφθιμένου LP* 985 *εὐάδην P*, corr. *p*

ΕΥΑΔΝΗ.

τί φέγγος, τίν᾽ αἴγλαν stroph.
ἐδίφρευε τόθ᾽ ἅλιος
σελάνα τε κατ᾽ αἰθέρα
λαμπάδ᾽ ἵν᾽ ὠκυθόαι νύμφαι
ἱππεύουσα δι᾽ ὄρφνας,
ἁνίκ᾽ αἰνογάμων γάμων
τῶν ἐμῶν πόλις Ἄργους
ἀοιδαῖς εὐδαιμονίαν
ἐπύργωσε καὶ γαμέτα
χαλκεοτευχοῦς Καπανέως.
πρός σ᾽ ἔβαν δρομὰς ἐξ ἐμῶν
οἴκων ἐκβακχευσαμένα,
πυρᾶς φῶς τάφον τε
ματεύουσα τὸν αὐτόν,
ἐς Ἅιδαν καταλύσουσ᾽ ἔμμοχθον
βίοτον αἰῶνός τε πόνους·
ἥδιστος γάρ τοι θάνατος
συνθνῄσκειν θνῄσκουσι φίλοις,
εἰ δαίμων τάδε κραίνοι.

ΧΟ. *καὶ μὴν ὁρᾷς τήνδ᾽ ἧς ἐφέστηκας πέλας*
πυράν, δρυὸς θησαυρόν, ἔνθ᾽ ἔνεστι σὸς
πόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις.

ΕΥ. *ὁρῶ δὴ τελευτάν,* antistr.
ἵν᾽ ἕστακα· τύχα δέ μοι

991 *ἐδίφρευε τόθ᾽ ἅλιος*] Matthiae (*ἐδιφρεύετό γ᾽ ἅλιος* Canter), *ἐδιφρεύετο τάλας* *LP* 992 sq. fort. *αἰθέρος ἀκτῖν᾽ ὠκυθόαν πτυχὰς* 993 *ἱππεύουσα*] Hartung, *ἱππεύουσι* *LP* | *ὄρφνας*] Hermann, *ὀρφναίας* *LP* 995 *ἁνίκ᾽ αἰνογάμων*] M. Haupt, *ἀνίκα* *L*, *ἡνίκα* *P* 997 *ἀοιδαῖς*] Musgrave, *ἀοιδὰς* *LP* | *εὐδαιμονίαν*] Kirchhoff, *εὐδαιμονίας* *LP* 999 *χαλκεοτευχοῦς*] Hermann, *χαλκεοτευχοῦς τε* *LP* 1000 *πρός σ᾽ ἔβαν*] Hermann, *προσέβαν* *LP* 1002 *πυρᾶς*] Bothe, *πυρὸς* *LP* | *φῶς*] Hermann, *φῶς καθέξουσα* *LP* 1003 *ματεύουσα*] Hermann (*ματεύσουσα* Markland), *βατεύσουσα* *LP*, *βατεύουσα* *p* 1004 *ἀΐδαν* *LP* 1006 *ἅδιστος* Dindorf 1008 *εἴ δαίμων* *L*, *εὐδαίμων* *P* | *τάδε δὴ* *p* 1009 *ἐφέστηκα* *P*, corr. *p* | *πέλας*] Canter, *πύλας* *LP*, *πύλης* *p* 1010 *δρυὸς*] Wieseler, *διὸς* *LP* | *θησαυρὸς* *P*, *θησαυρὸν* *p* | *ἔνθ᾽ ἔνεστι*] Canter, *ἔνθ᾽ ἐστί* *LP*, *ἔνθέν ἐστὶ* *lp* 1011 *λαμπᾶσι* *P*, *λαμπάσιν* *p* | *κεραυνίαις* Dindorf 1013 *ἵν᾽*] Reiske, *ἦν* *LP*

ξυνάπτει ποδὸς ἅλματι,
εὐκλείας χάριν ἔνθεν ὁρ-
μάσω τᾶσδ' ἀπὸ πέτρας
πηδήσασα πυρᾶς ἔσω,
σῶμά τ' αἴθοπι φλογμῷ
πόσει συμμίξασα φίλον,
χρῶτα χρωτὶ πέλας θεμένα,
Φερσεφονείας θαλάμους,
σὲ τὸν θανόντ' οὔποτ' ἐμᾷ
προδοῦσα ψυχᾷ κατὰ γᾶς.
ἴτω φῶς γάμοι τε
εἴθε τινὲς εὐναὶ
δικαίων ὑμεναίων ἐν Ἄργει
φανῶσι τέκνοισιν, ὁ σὸς δ'
εὐναῖος γαμέτας
συντηχθεὶς αὔραις ἀδόλοις
γενναίας ψυχᾶς ἀλόχῳ.

ΧΟ. καὶ μὴν ὅδ' αὐτὸς σὸς πατὴρ βαίνει πέλας
γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,
οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.

ΙΦΙΣ.

ὦ δυστάλαιναι, δυστάλας δ' ἐγὼ γέρων,
ἥκω διπλοῦν πένθημ' ὁμαιμόνων ἔχων,
τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ
Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν,
ζητῶν τ' ἐμὴν παῖδ', ἣ δόμων ἐξώπιος
βέβηκε πηδήσασα Καπανέως δάμαρ,

1014 ἅλματι] Hermann, ἀλλὰ τῆς *LP* 1015 χάρισιν *P* 1017 πυρᾶς] Bothe, πυρὸς *LP* 1019 σῶμ' ἐν Burges (σῶμά τ' ἐν Markland) 1020 fort. φίλῳ 1021 πέλας χρῶτα χρῷ θεμένα Hartung 1022 περσεφονείας *p* | θαλάμους] Hermann, ἥξω θαλάμους *LP* 1023 θανόντα *LP*, θανόντ' *lp* 1023 sq. fort. οὔποτ' οὐδὲ θανόντ' ἐμᾶς ἐκδοῦσα ψυχᾶς γαμέταν 1025 τ' *LP*, τε *lp* 1026 sqq. corrupti 1030 ψυχὰς *LP* | ψυχὰς γενναίας *p* 1033 suspectus 1034 δυστάλαιναι] Markland, δυστάλαινα *LP* 1035 πένθημ' ὁμαιμόνων] Kirchhoff (πένθημα δαιμόνων L. Dindorf), πένθιμον δαιμόνων *LP*, πένθος γε δαιμόνων *p* 1036 τὸ μὲν Hermann | δορὶ] in marg. adscr. γρ. χθονὶ *p* 1037 γῆν] Hermann, τὴν *LP* 1038 τ'] δ' Reiske 1039 βέβηκε] λέληθε Wilamowitz

θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν
τὸν πρόσθ' ἐφρουρεῖτ' ἐν δόμοις· ἐπεὶ δ' ἐγὼ
φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,
βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομεν
μάλιστ' ἂν εἶναι· φράζετ' εἰ κατείδετε.
ΕΥ. τί τάσδ' ἐρωτᾷς; ἥδ' ἐγὼ πέτρας ἔπι
ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς
δύστηνον αἰώρημα κουφίζω, πάτερ.
ΙΦ. τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν
δόμων ὑπεκβᾶσ' ἦλθες ἐς τήνδε χθόνα;
ΕΥ. ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων
κλύων· ἀκοῦσαι δ' οὔ σε βούλομαι, πάτερ.
ΙΦ. τί δ'; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;
ΕΥ. κριτὴς ἂν εἴης οὐ σοφός γνώμης ἐμῆς.
ΙΦ. σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας;
ΕΥ. θέλει τι καινὸν οὗτος ὁ στολμός, πάτερ.
ΙΦ. ὡς οὐκ ἐπ' ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.
ΕΥ. ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.
ΙΦ. κἄπειτα τύμβου καὶ πυρᾶς φαίνῃ πέλας;
ΕΥ. ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.
ΙΦ. νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν.
ΕΥ. πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.
ΙΦ. ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ;
ΕΥ. ἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι.
ΙΦ. τί φής; τί τοῦτ' αἴνιγμα σημαίνεις σαθρόν;
ΕΥ. ᾄσσω θανόντος Καπανέως τήνδ' ἐς πυράν.
ΙΦ. ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς;
ΕΥ. τοῦτ' αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν.
ΙΦ. ἀλλ' οὐδέ τοί σοι πείθομαι δρώσῃ τάδε.

1044 εἶναι] fort. ἐλθεῖν | κατείδετε] Elmsley, κατοίδατε *LP* 1045 ἴδ' *P*, ἥδ' *p* 1046 ὄριν et ὡσΐ *P*, corr. *p* 1049 δόμων apogr. Paris., δόμον *L*, δόμον γ' *lP* | ὑπεκβᾶσ'] Kirchhoff, ὑπερβᾶσ' *LP* | τήνδε χθόνα] fort. ταύτην πλάκα | 1050 ὀργὴν] Reiske, ὁρμὴν *LP* 1054 σκοσμεῖς *P* 1055 καινὸν] Porson, κλεινὸν *LP* | στολμός] Markland, στόλος *LP* 1056 πένθιμος πρέπεις] Markland (πρέπεις iam Reiske), πενθίμῳ πρέπει σ' *LP* 1058 τύμβου καὶ πυρᾶς] Markland, τύμβῳ καὶ πυρᾷ *LP* 1064 σημαίνει Markland 1065 ἀΐσσω *LP*, συνίζησις superscr. *lp* 1066 ἐς] Porson, ἐπὶ *LP* 1068 πείθομαι] scripsi, πείσομαι *LP*

ΕΥ. ὅμοιον· οὐ γὰρ μή κίχῃς μ' ἑλὼν χερί.
καὶ δὴ παρεῖται σῶμα, σοὶ μὲν οὐ φίλως,
ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.
ΧΟ. ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω.
ΙΦ. ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.
ΧΟ. ἓ ἕ, σχέτλια τάδε παθών,
τὸ πάντολμον ἔργον ὄψει τάλας.
ΙΦ. οὐκ ἄν τιν' εὕροιτ' ἄλλον ἀθλιώτερον.
ΧΟ. ἰὼ τάλας·
μετέλαχες τύχας Οἰδιπόδα, γέρον,
μέρος καὶ σὺ καὶ πόλις ἐμὰ τλάμων.
ΙΦ. οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε,
νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;
ἀλλ' ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ,
γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,
αἰῶνα δ' οὐκ ἔξεστιν. εἰ δ' ἦμεν νέοι
δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε,
διπλοῦ βίου λαχόντες ἐξωρθούμεθ' ἄν.
ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους
παίδων ἐραστὴς ἦ πόθῳ τ' ἀπωλλύμην.
εἰ δ' [ἐς τόδ' ἦλθον] κἀξεπειράθην [τέκνων]
οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων,
οὐκ ἄν ποτ' ἐς τόδ' ἦλθον εἰς ὃ νῦν κακόν·
ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν
ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι.
εἶεν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;
στείχειν πρὸς οἴκους; κᾆτ' ἐρημίαν ἴδω
πολλὴν μελάθρων ἀπορίαν τ' ἐμῷ βίῳ;
ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;

1070 *πυροῦται* Burges, *καθεῖται* Marklandum secutus Herwerden | *φίλως*] Herwerden, *φίλον L P* 1076 *ἀθλιώτατον L P*, *ἀθλιώτερον p* 1077 *ΧΟ.* om. *P*, add. *p* 1078 *μετέλλαχες L* 1079 *καὶ πόλις*] Hermann, *πόλις L P* 1082 *δόμοις*] *νόμοις* Nauck 1085 *ἐξημάρτανεν p* 1086 *τυχόντες* Nauck, fort. *διπλοῦν βίον λαχόντες* | *ἐξορθούμεθ' P* 1088 *παίδων τ' P* | *ἦν L P* 1089 *εἰ δ' αὐτὸς ἤδη* Nauck, *εἰ δ' εὖ τόδ' ἤδη* M. Haupt | *κἀξεπειράθην πάρος* Elmsley 1090 *γίνεται L P* 1092 sq. fort. *ὅστις φυτεύσας . .* | *. . καὶ νεανίαν τεκὼν* | *ἄριστον εἶτα τοῖνδε* (*τῶνδε* Bothe) *νῦν στερίσκομαι* 1094 *χρῆν p* 1096 *πολλὴν*] Reiske, *πολλῶν L P* 1097 *ἦ L P*, *ἢ p*

ἥδιστα πρίν γε δῆθ', ὅτ' ἦν παῖς ἥδε μοι.
ἀλλ' οὐκέτ' ἔστιν, ἥ γ' ἐμὴν γενειάδα
προσήγετ' αἰεὶ στόματι καὶ κάρα τόδε
κατεῖχε χειρί· πατρὶ δ' οὐδὲν ἥδιον
γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες
ψυχαί, γλυκεῖαι δ' ἧσσον ἐς θωπεύματα.
οὐχ ὡς τάχιστα δῆτά μ' ἄξετ' ἐς δόμους
σκότῳ τε δώσετ'; ἔνθ' ἀσιτίαις ἐμὸν
δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ.
τί μ' ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;
ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σ' ἔχων,
μισῶ δ' ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,
βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι
παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν·
οὓς χρῆν, ἐπειδὴ μηδὲν ὠφέλουν πόλιν,
θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.

ΧΟ. ἰώ, τάδε δὴ παίδων φθιμένων
ὀστᾶ φέρεται. λάβετ', ἀμφίπολοι,
γραίας ἀμενοῦς. οὐ γὰρ ἔνεστιν
ῥώμη παίδων ὑπὸ πένθους·
πολλοῦ τε χρόνου ζώσης μῆκος
καταλειβομένης τ' ἄλγεσι πολλοῖς.
τί γὰρ ἂν μεῖζον τοῦδ' ἔτι θνητοῖς

1098 δῆθ' ὅτ'] Canter, δήποτ' *LP* | ἥδ' ἐμοί *P*, corr. *p* 1100 ἀεὶ *LP*, αἰεὶ *lp* 1101 χειρί *LP*, sed ει in ras. scr. *l*, χερσί Canter | χερσίν· οὐδὲν ἥδιον πατρί Burney, πατρὶ δ' οὐδὲν ἥδιον πέλει Hermann 1104 ἐς δόμους] fort. ἐκ τόπων 1105 τε] Markland, δὲ *LP* 1107 fort. ante 1104 locum habet. Versum delebat olim Nauck 1108 δυσπάλαιστον *P*, sed π ex τ corr. *p* 1110 βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι Plut. cons. ad Apoll. 15 p. 110 C, νώτοισι καὶ στρώμναισι καὶ μαντεύμασιν *LP*, σίτοισι καὶ ποτοῖσι καὶ μαγγανεύμασι M. Antonin. VII 51 1112 ἐπειδὴ] Elmsley cum Marklando, ἐπειδὰν *LP* | πόλιν *LP*, γρ. πάλιν superscr. *l* | ὠφελῶσι γῆν Plut., fort. ὠφέλουν τινά vel μηδέν' ὠφέλουν βροτῶν 1113 ἔρρει *P*, corr. *p* 1114 *ΧΟ.* om. *LP*, λείπει πρόσωπον in marg. scr. *L*, *ΗΜ.* add. *p* | φθιμένων] Fix, καὶ δὴ φθιμένων *LP* 1115 φέρεται] Scaliger, φέρετε *LP* 1116 ἀ*μενοῦς *L*, ἀσμένους *P* | ἔνεστι *LP*, ἔνεστιν *p* 1118 τε] Reiske, δὴ *LP*, δὲ *l* | ζώσης μῆκος] scripsi, ζώσης (ζώσας *l*) μέτα δὴ *L*, σώζεις μέτα δή *P* 1119 καταλειβομένης] Dindorf, καταλειβομένας *LP*, fort. κατατηκομένης 1120 θνητοῖς] Dindorf, θνατοῖς *LP*

πάθος ἐξεύροις
ἢ τέκνα θανόντ᾽ ἐσιδέσθαι;

ΠΑΙΔΕΣ.

φέρω φέρω, — stroph.
τάλαινα μᾶτερ, ἐκ πυρᾶς πατρὸς μέλη,
βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπο,
ἐν δ᾽ ὀλίγῳ τἀμὰ πάντα συνθείς.
ΧΟ. ἰὼ ἰώ,
παῖ, δάκρυα φέρεις φίλᾳ
ματρὶ τῶν ὀλωλότων,
σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων
εὐδοκίμων δήποτ᾽ ἐν Μυκήναις;

ΠΑΙΔ. παπαῖ παπαῖ· — antistr.
ἐγὼ δ᾽ ἔρημος ἀθλίου πατρὸς τάλας
ἔρημον οἶκον ὀρφανεύσομαι λαβών,
οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.
ΧΟ. ἰὼ ἰώ·
ποῦ δὲ πόνος ἐμῶν τόκων,
ποῦ λοχευμάτων χάρις
τροφαί τε μαστῶν ἄυπνά τ᾽ ὀμμάτων τέλη
καὶ φίλιαι προσβολαὶ προσώπων;

ΠΑΙΔ. βεβᾶσιν, οὐκέτ᾽ ἔστι κἀμοὶ πατήρ, — stroph.

1122 *ἐπιδέσθαι* Nauck 1123 personae notam om. *LP*, *ζήτει πρόσωπον* superscr. *l*, *παῖς* add. *p* in spatio vacuo 1124 *πυρᾶς*] scripsi cum Marklando, *πυρὸς LP* 1125 *ὕπο*] Fix cum Marklando, *ὕπερ LP* 1127 *ἡμιχ.* ante chori notam scripsit *p* 1128 *παῖ*] Reiske, *πᾶ LP* *φέρεις δάκρυα LP*, *δάκρυα φέρεις p* | *φίλαι LP*, *φίλα p* | post *φίλαι* add. *τῇ l* 1129 *μητρὶ l*. Inde a v. 1132 personarum notas om. *LP*, nisi quod 1132, 1135 ante *ἰώ*, 1139, 1148, 1157, 1161, 1163 lineolas, 1145 ante *εἰ γὰρ* notam Adrasti praefixit *L*, lineolae minio pictae 1135 ante *ἰώ*, ante 1157 et 1162 in *P*, notam *παῖς* 1132 ante *ἐγώ*, 1139, 1148, hemichorii notam 1135 ante *ἰώ*, Euadnae notam 1143, 1153, 1161, Iphis notam 1145 ante *εἰ γὰρ*, 1159, 1163 praescripsit *p*, ex strophicae responsionis ratione singula disposuit post Tyrwhittum, Musgravium, alios Kirchhoff 1132 *παπαῖ παπαῖ*] Musgrave, *ἄπαις ἄπαις LP* 1133 *λαβών*] *λαχών* Kirchhoff 1135 *τόκων*] commemorat Elmsley, *τέκνων LP* 1136 *ποῦ λοχευμάτων*] Musgrave, *πολυχευμάτων LP*, *ποῦ νυχευμάτων lp* 1137 *μαστῶν*] Markland, *μρς LP* 1138 fort. *φίλιοι* 1139 *ἔστι κἀμοὶ πατήρ*] scripsi, *εἰσί μοι πὲρ LP*, super *πὲρ* scr. *παῖδες l*, *πὲρ* in *μὲρ* mutavit et post *μὲρ* add. *τέκνα p*

βεβᾶσιν· αἰθὴρ ἔχει νιν ἤδη,
πυρὸς τετακότα σποδῷ·
ποτανὸς δ' ἤνυσεν τὸν Ἅιδαν.
ΧΟ. πάτερ, μῶν σοῦ κλύεις τέκνου γόους;
ἆρ' ἀσπιδοῦχος ἔτι ποτ' ἀντιτίσεται
σὸν φόνον; εἰ γὰρ γένοιτο, τέκνον.

ΠΑΙΔ. ἔτ' ἂν θεοῦ θέλοντος ἔλθοι δίκα antistr.
πατρῷος· οὔπω κακὸν τόδ' εὕδει.
ἅλις γόων, ἅλις δύας,
ἅλις δ' ἀλγέων ἐμοὶ πάρεστι.
ΧΟ. ἔτ' Ἀσωποῦ σε δέξεται γάνος
χαλκέοις ἐν ὅπλοις Δαναΐδῶν στρατηλάταν,
τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.

ΠΑΙΔ. ἔτ' εἰσορᾶν σε, πάτερ, ἐπ' ὀμμάτων δοκῶ, stroph.
ΧΟ. φίλον φίλημα παρὰ γένυν τιθέντα σόν.
ΠΑΙΔ. λόγων δὲ παρακέλευμα σῶν
ἀέρι φερόμενον οἴχεται.
ΧΟ. δύστονα δ' ἄχη ματρί τ' ἔλιπεν
σέ τ' οὔποτ' ἄλγη πατρῷα λείψει.

ΠΑΙΔ. ἔχω τοσόνδε βάρος ὅσον μ' ἀπώλεσε. antistr.
ΧΟ. φέρ', ἀμφὶ μαστὸν ὑποβάλω σποδὸν ⟨τέκνου⟩.
ΠΑΙΔ. ἔκλαυσα τόδε κλύων ἔπος
στυγνότατον· ἔθιγέ μου φρενῶν.

1141 πυρᾶς Markland | τετακότα] scripsi, τετακότας *LP* 1142 ποτανὸς δ' ἤνυσεν] scripsi, ποτανοὶ δ' ἤνυσαν *LP* | ἀΐδαν *LP* 1143 μῶν] Nauck, σὺ μὲν *LP* | σοῦ . . τέκνου] Heimsoeth, σῶν (τῶν σῶν *lp*) . . τέκνων *LP* | λόγους *P* 1144 ἀντιτίσεται] Kirchhoff (ἀντιτίσομαι Canter), ἀντιτάσσομαι *LP* 1146 ἔτ' ἂν] Musgrave, ὅταν *LP* | ἔλθοι μοι *lp* 1148 ἅλις γόων] Dobree, αἲ αἲ γόων *LP* | δύας] Nauck, τύχας *LP* 1149 δ' om. *LP*, add. Porson | ἐμοὶ] Hermann, μοι *LP* 1150 ἔτ' Ἀσωποῦ] Elmsley (ἆρ' ἔσθ' ὅτ' Ἀσωποῦ Tyrwhitt), στασωποῦ *LP* | σε] Kirchhoff, με *LP* 1151 χαλκέοις ἐν] Markland, χαλκέοις *L*, χαλκαίοις *P*, χαλκέοισιν *lp* | χαλκέοις ὅπλοισι Elmsley | στρατηλάταν] Heath, στρατηλατῶν *LP*, στρατηλατᾶν *l* 1152 ἐκδικαστᾶν *LP*, ἐκδικατὰν *p* 1155 παρακέλευμα] ed. Aldina, παρακέλευσμα *LP* 1157 δύστονα δ' ἄχη ματρί τ' ἔλιπεν] Heimsoeth (ἔλιπεν iam Tyrwhitt), δυεῖν (δυοῖν *lp*) δ' ἄχη ματέρι τ' ἔλιπες *LP* 1158 λείψη *p* 1159 ἀπώλεσεν *p* 1160 φέρε *L* | τέκνου om. *LP*, add. Hermann | τέκνων σποδόν F. V. Fritzsche

ΧΟ. ὦ τέκνον, ἔβας· οὐκέτι φίλον
φίλας ἄγαλμ' ὄψομαί σε ματρός.

ΘΗΣΕΥΣ.

Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος,
ὁρᾶτε παῖδας τούσδ' ἔχοντας ἐν χεροῖν
πατέρων ἀρίστων σώμαθ' ὧν ἀνειλόμην·
τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.
ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους
σῴζειν, ὁρῶντας ὧν ἐκύρσατ' ἐξ ἐμοῦ,
παισὶν δ' ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους,
τιμᾶν πόλιν τήνδ', ἐκ τέκνων ἀεὶ τέκνοις
μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.
Ζεὺς δὲ ξυνίστωρ οἵ τ' ἐν οὐρανῷ θεοὶ
οἵων ὑφ' ἡμῶν στείχετ' ἠξιωμένοι.
ΑΔ. Θησεῦ, ξύνισμεν πάνθ' ὅσ' Ἀργείαν χθόνα
δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν,
χάριν τ' ἄγηρων ἕξομεν· γενναῖα γὰρ
παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.
ΘΗ. τί δῆτ' ἔθ' ὑμῖν ἄλλ' ὑπουργῆσαί με χρή;
ΑΔ. χαῖρ'· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.
ΘΗ. ἔσται τάδ'· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.

ΑΘΗΝΑ.

ἄκουε, Θησεῦ, τῆσδ' Ἀθηναίας λόγους,
ἃ χρή σε δρᾶσαι, δρῶντα δ' ὠφελεῖν πόλιν.
μὴ δῷς τάδ' ὀστᾶ τοῖσδ' ἐς Ἀργείαν χθόνα
παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς,
ἀλλ' ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων
πρῶτον λάβ' ὅρκον. τόνδε δ' ὀμνύναι χρεὼν

1163 οὐκέτι *P*, sed τι in ras. scr. *p* 1164 φίλας] Musgrave, φίλος *LP*, φίλον *p* | σε (sic scr. ut facile σῆς legas) μητρός *L*, σῆς μητρός *P* 1167 σώμαθ'] fort. λείψαν' 1168 σφε] Elmsley, σε *LP* 1171 παισὶν] Reiske, πᾶσιν *LP* | δ'] Nauck, θ' *LP* | ὑπειπεῖν] Reiske, ὑπεῖπον *LP* 1176 ἀργείων *P* 1178 ἀγήρω γ' *p* 1180 δῆθ' ἔθ'] Elmsley, δήποθ' *LP* 1181 χἠ πόλις Markland 1182 ἔστω Lenting 1183 τῆσδ'] Markland, τούσδ' *LP* 1184 πόλιν] Reiske, τάδε *LP* 1186 οὕτως *LP*, οὕτω *p* 1188 ante λάβ' duae literae erasae (δὲ ut vid.) in *P*

Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν,
πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν.
ὁ δ' ὅρκος ἔσται, μήποτ' Ἀργείους χθόνα
ἐς τήνδ' ἐποίσειν πολέμιον παντευχίαν
ἄλλων τ' ἰόντων ἐμποδὼν θήσειν δόρυ.
ἢν δ' ὅρκον ἐκλιπόντες ἔλθωσιν πόλιν,
κακῶς ὀλέσθαι πρόστρεπ' Ἀργείων χθόνα.
ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σ', ἄκουέ μου.
ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,
ὃν Ἰλίου ποτ' ἐξαναστήσας βάθρα
σπουδὴν ἐπ' ἄλλην Ἡρακλῆς ὁρμώμενος
στῆσαί σ' ἐφεῖτο πρυτανικὴν πρὸς ἐσχάραν.
ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν
ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει,
κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει,
μνημεῖά θ' ὅρκων μαρτύρημά θ' Ἑλλάδι.
ᾗ δ' ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον
ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς
κρύψον παρ' αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν·
φόβον γὰρ αὐτοῖς, ἤν ποτ' ἔλθωσιν πόλιν,
δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.
δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.
τεμένη δ', ἵν' αὐτῶν σώμαθ' ἡγνίσθη πυρί,
μέθες παρ' αὐτὴν τρίοδον Ἰσθμίαν θεῷ·
σοὶ μὲν τάδ' εἶπον· παισὶ δ' Ἀργείων λέγω·
πορθήσεθ' ἡβήσαντες Ἰσμηνοῦ πόλιν,

1189 *οὗτος τύραννος L* et sine dubio etiam *P*, *οὗτος* circulis inclusum in *L*, erasum in *P* 1190 *ὁρκωμοτῶν LP*, *ὁρκωμοτεῖν p* 1191 *ἔσται*] *ἔστω* apogr. Parisinum 1194 *ὅρκων P*, corr. *p* 1194 sq. fort. *ἔλθωσιν* ⏑ – et *Ἀργείων πόλιν*, siquidem *πόλιν* quondam super *χθόνα* scriptum fuit, *ἔλθωσίν ποτε* Wilamowitz 1196 *σφάγια χρή σ'*] Elmsley, *χρὴ σφάγιά σ' LP* 1197 *ἔστι LP* 1198 *ἡλίου P*, *ἰλίου p* 1200 *σ'*] Reiske, *γ' LP* | *πρυτανικὴν*] scripsi, *πυθικὴν LP* | *πρὸς*] *παρ'* Lenting 1202 *ἔγραψεν P*, corr. *p* 1204 *μαρτυρήμαθ' ἑλλάδι P* 1205 *διοίξῃς*] *δαΐξῃς* F. Gu. Schmidt | *τρώσῃς*] *ῥέξῃς* Dindorf 1206 fort. *ἐν . . μυχοῖς* | *γαῖαν P*, corr. *p* 1207 *ἑπτὰ*] fort. *πέντε* 1208 *πόλιν*] fort. *χθόνα* 1211 *ἡγνίσθη*] Heath, *ἁγνισθῇ LP* 1212 *Ἰσθμίαν θεῷ*] Tyrwhitt, *ἰσθμίας θεοῦ LP* 1213 *εἶπον*] *αὐδῶ* Nauck. Cfr. Phoen. 778 | fort. *Ἀργείοις* 1214 *πορθήσαθ' LP*, *πορθήσεθ' p*

πατέρων θανόντων ἐκδικάζοντες φόνον,
σύ τ' ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης
νέος καταστάς, παῖς τ' ἀπ' Αἰτωλῶν μολὼν
Τυδέως, ὃν ὠνόμαζε Διομήδη πατήρ.
ἀλλὰ φθάνειν χρὴ συσκιάζοντας γένυν
ἢ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν
ἑπτάστομον πύργωμα Καδμείων ἔπι·
πικροὶ γὰρ αὐτοῖς ἥξετ' ἐκτεθραμμένοι
σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.
κοὐκ ἔστιν ἄλλως· Ἐπίγονοι δ' ἀν' Ἑλλάδα
κληθέντες ᾠδὰς ὑστέροισι θήσετε·
τοῖον στράτευμα σὺν θεῷ πορεύσετε.

ΘΗ. δέσποιν' Ἀθάνα, πείσομαι λόγοισι σοῖς·
σὺ γάρ μ' ἀνορθοῖς, ὥστε μὴ 'ξαμαρτάνειν·
καὶ τόνδ' ἐν ὅρκοις ζεύξομαι· μόνον σύ με
ἐς ὀρθὸν ἵστη· σοῦ γὰρ εὐμενοῦς πόλει
οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.

ΧΟ. στείχωμεν, Ἄδρασθ', ὅρκια δῶμεν
τῷδ' ἀνδρὶ πόλει τ'· ἄξια δ' ἡμῖν
προμεμοχθήκασι σέβεσθαι.

1216 αἰγιαλῶ *P*, corr. *p* 1218 Διομήδη] Elmsley, διομήδην *LP* 1219 ἀλλὰ] scripsi, ἀλλ' οὐ *LP* | φθάνειν] Brodeau, φθονεῖν *LP* 1220 ἢ] (vel πρὶν) scripsi, καὶ *LP* 1221 ἑπτάστομον] Heath, ἑπτάστολον *LP* 1222 ἐκτεθαμμένοι *P*, corr. *p* 1223 πόλεως *LP*, πόλεος *p* 1224 Ἐπίγονοι] Brodeau, ἔκγονοι *LP* 1228 delet A. Schmidt. Cfr. 1230 1232 ὄκια *P*, corr. manus recentissima 1233 super δ' scr. γὰρ *p*. Subscriptionem om. *LP*, εὐριπίδου ἱκέτιδες subscr. *l*

De glossa ἀναδρομαί ex hac fabula sumpta vide supra ad v. 689

APPENDIX

conjecturas minus probabiles continens.

Argumenti verba *αἳ μητέρες . . ἀριστέων* delet Wilamowitz

V. 1 *Ἐλευσίνης* Elmsley 2 *αἳ . . πρόσπολοι θεαῖν* Markland | *πρόσπολοι*] fort. *πρόσχωροι* vel *προσχώρους θεᾶς* (vel *θεοί*) 8 *ἐς τάσδε . . βλέψασ'*] ex his efficit aliqua in superioribus deesse Reiske

12 *τέκνων*] *πρόμων* Camper 17 *θέλουσιν αἵδε πατρῴᾳ χθονὶ* Kayser 17 sq. *θέλουσαι τῶνδε μητέρες . . εἴργουσιν οἱ* Kirchhoff, *θελούσας τῶνδε μητέρας . . εἴργουσιν οἱ* Nauck, *θελουσῶν* (*ποθουσῶν* praeferebam) *τῶνδε μητέρων . . εἴργουσιν οἱ* Wilamowitz

20 *χώρας ἐμῆς* Musgrave, *χρείας ὁμοῦ* Hartung, *χρείαν τ' ἴσην* Wesener, *χρείας μιᾶς* Stahl 22 *κεῖται*] *κλαίει* Reisig, *δεῖται* Erfurdt, *ἵκται* Hermann | etiam *τό τ' Ἄργος* vel *τό τ' ἔχθος* Markland

30 *πρῶτ' ἐφαίνετο* Valckenaer 32 *ἀδέσμου* Markland 36 *σέβουσά θ'* Lenting 38 *ἢ τὸ τούτων λυγρὸν ἐξελᾷ χθονός* Beck | *ἢ γόον τὸν λυπρὸν* F. Gu. Schmidt | *ἐξέλῃ σθένος* Musgrave, *ἐξέλῃ χρέος* Hartung 39 *λύσῃ, νεκροὺς* Heimsoeth, *λύσῃ, φθιτοὺς* F. Gu. Schmidt

40 *τἄργα γὰρ τάδ' ἀρσένων*, deleto v. 41, F. Gu. Schmidt 41 *οἵτινες σοφοί* Dobree 42—70 quattuor (quinque Kolster) matribus, 71—86 choro ancillarum distribuit Hermann (71—78 choro ancillarum, 79 sqq. choro matrum dat Kolster) 44 sq. (*πίπτουσα τὸ σῶμα κομιστὸν ἀνύσαι* Kolster) 45 (*ἄνα πτώματα λῦσαι* Beck), *ἀνὰ λείψανα λῦσαι* Kirchhoff 45 sq. *ἀνά μοι στίχα λῦσαι φθιμένων νεάκων* (vel *τεθμὰ λῦσαι . . νεκύων*) Musgrave

50 *καταμύγματα* Valckenaer | *χειρῶν*] *χηρῶν* Reiske 53 *χῶματ' ἀγάλασα κυρῶ* Herwerden | *γαίας*] *χεύας* olim Nauck 57 sq. *θὲς ἐμοὶ σὰς διανοίας, μετάθες* Musgrave 58 *ὅσσον*] *οἷσιν* Blomfield

60 *δὲ σὸν ὢ* olim Nauck 62 *θαλερῶν σώματα, γάϊνον βάρος* Musgrave, *θαλερῶν σῶμα ταλαίνας ἄταφον* Elmsley, *θαλερὸν σῶμα ταλαίνας ἀτάφων* Nauck, *θαλερὰ πτώματ' ἐλεινῶν ἀτάφων* olim coniciebam, *θαλερῶν σώματ' ἀλαίνοντ' ἀτάφων* H. Cron 63 *ὁσίας οὖν ὑπ' ἀνάγκας σὲ* Jacobs, *ὁσίως οὖν ὑπ' ἀνάγκας τε* Herwerden 69 *τὸν ἑὸν παῖδα* Bothe

71 sq. *ἔρχεται· γόον γόων* (*γόῳ* Burney) *διάδοχον ἀχοῦσι* Musgrave 73 sqq. *ἴτω ξυνῳδὸς γόοις, ἴτω ξυναλγῶν κακοῖς χορὸς* Hartung 74 *ξυναλγήμονες* O. Ribbeck, *ξυναλγεῖς δύαις* Heimsoeth, *ξυναχεῖτέ μοι* Schenkl 74 sq. *ἴτ' ὦ ξυνάλγεινον ἐς χορὸν* Madvig 76 sq. *διὰ παρῆδος ὄνυχα τίθετε φόνιον, αἱματοῦτε χρόα τε λευκόν* Hartung | *ὄνυχι* et *χρῶτα φόνιον*

Heimsoeth 77 *χρῶτα φοίνιον* Hermann 78 *τὰ γὰρ φθιτῶν οἷός ἐστι κόσμος* Schenkl | *κόσμος*] *κῆδος* Hartung 79 sqq. aut *χάρις γόνων* aut *ἄπαυστος ἀεὶ λόγων* requirit Markland

80 *πολύπονον* Camper | *ἁλιβρόχου* Hermann 82 *ἀεὶ ῥόων* F. Gu. Schmidt 84 *ἐπίμονον* Markland, *ἐπίτονον* Musgrave 85 *πρὸς γόους* Camper | *ἔφυ* Heimsoeth | interiectionem *ἒ ἒ* metrico deberi putat Kirchhoff 87 etiam *τίνας γόους* Dobree, *γόον τίνων* Nauck, *τόνον γόων* O. Ribbeck, *δοῦπον γόων* Wilamowitz

91 *ἔχει* Reiske 92 *λόγων*] *γόων* F. Gu. Schmidt 93 *καθημένην* Nauck 99 *ἐμὸν δ'* O. Ribbeck

100 *γραῖαι γυναῖκες . . μητέρες, τέκνον* Vitelli | *τέκνων*] *πάρα* Herwerden, *νεκρῶν* Marchant 107 *νεκρῶν*] *τέκνων* Markland, *ταγῶν* Camper 109 *ὅδ' ἀλλὰ* Hermann, *ὃ δ' ἀλλὰ* Hartung

112 *περᾷς . . ἰὼν* Markland („non male, nisi quod *περανεῖς* potius scribere debebat“ Dindorf)

120 *ἐξαιτῶν πάλιν* Elmsley, *ἐξαιτῶν μέτα* Kaibel, *ἐξαιτῶν λαβεῖν* Marchant, *ἐξαιτούμενος* Herwerden 122 *οἱ κρέοντες* Camper, *οἱ κραίνοντες* F. Gu. Schmidt 124 *φέρειν*] *φρονεῖν* F. Gu. Schmidt 125 *μετῆλθες* Paley 126 *θέλω* Lenting 127 *κομπεῖ* Milton

131 *ὄχλους* Jacobs 133 *τίσι* (*τοῖς*) *δ'* Markland 136 *Τυδεῖ γε*] *Τυδῆι* olim Dindorf 138 *ὑπῆλθε*] *ἐπῆλθε* Hartung, *ἔπεισε* Nauck, *ὑπῆθε* Palmer, *ἐπῆρε* vel *ἔσηνε* vel *ἔθελγε* Herwerden

144 *Πολυνείκης τ' ἄναξ* Kayser, *Πολυνείκους σθένει* Schenkl 146 *γε*] *σφε* Markland 148 *χθονός*] *χυτόν* Camper 149 *ὅδ' Οἰδίπου δὲ* (vel *ὁ δ' Οἰδίπου γε*) *τίνι* Lenting

151 *τὴν ἑκούσιον* Hartung. Inter 151 et 152 lacunam duorum versuum statuit Kirchhoff 154 *ἦλθον δικάζων ταῦτα κᾆτ'* Blomfield | *ταῦτ' ἐκδικήσων* Markland, *ταῦτά γε* (vel *ταῦτ' οὖν*) *δικάζων* Lenting, *ταῦτ' ἦν. δικάζων δ'* vel potius *τούτῳ δικάζων* Dobree, *ταῦθ' οἱ δικάζων* Bothe 158 *τί πλεῖον* Porson | *τί; πέρα γ', ὃς ἦλθον* Camper

161 *εὐψυχίαν γ'* Valckenaer | *ἤσκησας* Musgrave | *εὐψυχίαν σπεύσαντα*, versum Adrasto continuans, Jacobs 162 Theseo continuat Valckenaer, choro tribuit Camper, delet Dindorf | *δῆτα πολλοὺς* Porson, *δὴ σὲ πολλούς τ'* Hartung 166 *ἄθλιος ἀνὴρ* Cobet | *πολιὸς ἀνὴρ τύραννος ἰσοδαίμων πάρος* Porson, *πολιὸς ἀνὴρ εὐδαιμονέστατος πάρος* Heimsoeth 167 *μ' εἴκειν ἐμαῖς* Lenting

171 sq. *ἐλθεῖν δ' ἔτλησαν ἔξοροι 'ν ξένῃ πόδα θεῖσαι* Kirchhoff, *αὗται δ' ἔτλησαν ἔξοροι 'ν ξένῃ πόδα θεῖναι* Heimsoeth, *θεῖναι δ' ἔτλησαν ἔξοροι ξένῃ πόδα ἐν γῇ* olim coniciebam, *θεῖναι δ' ἔτλησαν ἔξοροι ξένον πόδα πάτρας* (vel *πόλεως* vel *χθονός*) H. Cron, *ἐλθεῖν δ' ἔτλησαν δεῦρο κἄξορον πόδα θεῖναι* Herwerden, *ἐλθεῖν δ' ἔτλησαν ἔξοροι* ⟨*πολισμάτων κἀν τῇδε χώρᾳ Παλλάδος*⟩ *ξένον πόδα θεῖναι* Oeri 174 *νεκροῖς διδῶσιν* Gebhardt | *νεκροὺς δράσωσιν ὧν αὐτὰς ἐχρῆν* Heimsoeth | *ὧν αὐτὰς ἐχρῆν* Markland, *οὗ γ' αὐτὰς ἐχρῆν* Fix, *οὓς αὐτὰς ἐχρῆν*, deleto v. 175, olim coniciebam 176—183 suspectos habet Bremi, 176—192 secludit Dindorf 176 *σοφὸν πένητά γ' εἰσορᾶν* Camper 178 *αὐτὸς χρημάτων ἔχῃ μέρος* Hartung | *χρησίμων* Musgrave | *ἔλῃ* Hermann, *ἔχει* Camper

Ante 180 lacunam olim statuebat Matthiaeum secutus Kirchhoff 180 sqq. *τόν θ' ὑμνοποιὸν — ἆθλον ἢν τεθῇ — μέλη . . πάσχῃς . . δύ-*

ναι' ἂν Camper 182 ἀσώμενος Musgrave 187 μὲν ἀκμῆς (vel ἥβᾳ) Reiske, μὲν ἤδη Faehse | μὲν ἡμῖν καταπεποίκιλται Bothe 189 τέρπειν ποτ' Hartung

190 νεανιῶν Markland 196 κἄλλοισι Schliack, fort. πολλοῖσι | ἄλλοισι δή ποτ' ἦν Markland

204 sq. γλῶσσαν λόγων δούς, τὴν τροφήν τ' ἀπ' οὐρανοῦ (ceteris deletis) A. Schmidt 205—10 delet O. Ribbeck 205 καρποῦ γητραφῆ (γητρεφῆ Hermann) κἀπ' Markland | τῇ τροφῇ] τοῖς φυτοῖς Schenkl 206 τἄγκυ' ὡς Burges | τραφῇ Musgrave 206 sq. αἷς . . τρέφει ἄρδει τε Hermann. Verba ὡς . . νηδύν delebat olim Nauck 207 ἄρδῃ τ' ἄνυδρον Markland 208 πρόβλημά τ' Valckenaer | πρόβλημα καὖϑον' ἐξαμύνασϑαι ϑεόν Reiske

212 καὶ] τάδε vel ἢ Kirchhoff 214 sq. ϑεοῦ . . τοιαύτην delet Mekler 217 δ'] τ' Lenting | ἐν χεροῖν Canter 219 οὐ σοφῆς Markland

221 ὡς λώντων ϑεῶν Scaliger, ὡς δόντων ϑεῶν commemorat Markland, ὡς χρώντων ϑεῶν Musgrave, ὡς ξὺν τῷ ϑεῷ Toup, ὡς ἐώντων ϑεῶν Porson, ὡς σώζων τὰ ϑεῶν Jacobs, ὡς ϑέντων ϑεῶν Schenkl 222—28 post 245 collocat, lacunam inter 245 et hos versus statuens, Wilamowitz 222 δῶμα] γ' αἷμα Burges, σπέρμα Herwerden 223 οὐχὶ σώματα Nauck, οὐδὲ σώματα Headlam 225 δ'] τ' Markland | εὐδαιμονοῦντα δ' εὐπότμους F. Gu. Schmidt 228 οὐ συννοσοῦντα Reiske, τὸν συμπονοῦντα Camper (mallem τὸν συμπλέοντα).

230 τ' ἐρωτῶν ϑέσφατ' Jacobs | ψεγόντων ϑέσφατ' εἶτ' ἠτίμασας Holzner 231 βίᾳ παρελϑὼν ϑεῶν Beck, ὕβρει παρελϑὼν ϑεοὺς Herwerden, fort. βίᾳ τ' ἐπελϑὼν ϑεῶν 232 οἵτινές τι μώμενοι Herwerden 239 μεγάλοι σϑένει τε F. Gu. Schmidt, μεγασϑενεῖς τε Stadtmueller

241 δεινῷ Holzner, δύσνοι Stadtmueller. Versum delet Wilamowitz 242 εἰς τούς τ' ἔχοντας Kirchhoff | ἀφιέναι Musgrave 242 sq. fort. κέντρ' . . κακὰ λύσσης, πονηροῖς προστάταις φηλούμενοι 243 γλώσσης Kirchhoff | φυσούμενοι Reiske 244 σῴζει πάτραν Wilamowitz 247 ἐμοὺς κεδνὸν λέγων; F. Gu. Schmidt 248 ἴϑ'· οὐ μὴ γὰρ Heath, ἴϑ'· οὐ δὴ γὰρ Markland, ἴϑ'· οὐδ' εἰ μὴ Musgrave. Post 248 lacunam olim statuebat Dindorf 249 αὐτὸς] αἰδὼς Fix, αἰσχρὸν Marchant αὐτός, πιέζειν τὴν τύχην ἔμ' ἀξίου Musgrave, αὐτός, πιέζειν τὴν τύχην ἡμᾶς (ὑμῶν Hartung) τί δεῖ Hermann, αὐτός, πιέζειν δεῖ τύχην, ἡμᾶς δ' ἐᾶν Heimsoeth | αὐτὸς στενάζειν F. Gu. Schmidt, αὐτὸς τριάζειν Radermacher | ἡμῶν δίχα Holzner. Ante vel post αὐτὸς aliqua excidisse putat Dindorf

250 ἥμαρτον Elmsley | ἥμαρτες· ἐν νέοισί τ' Camper | ἐν νόοισι δ' S. Petit, ἐννοίαισι δ' Musgrave, ἐν ἐννοίαισιν (et ἥμαρτ') Bothe, ἐν νόσοισι δ' Hartung 252 ἄναξ, σ' (vel in v. 253 σ' ἐμῶν) Markland, ἄναξ, σ' etiam Musgrave, qui versum Adrasto adiungit et in proximo v. ἐλόμενοί σ' scribit. Post 253 transponit versum Scaliger 257 τοῖς ἴσοις Scaliger 258 στείχετ' ἐκ Hilberg 259 φυγάδος οὗ καταστροφή O. Ribbeck

260 delet Herwerden. Post 262 ex sententia Canteri supplet ἡ σὴ δὲ μήτηρ Πιτϑέως ἔφυ τέκνον Barnes 264 κεκτημένοι Reiske 266 ὧν ἐχρῆν σέϑεν Nauck, malim ὧν χρῄζουσί σου 268 πόλις τε Lenting

271—85 tribus matribus distribuit Hermann, duabus Geppert, quattuor Kolster 272 χεῖρε Lenting 273 τέκνων δμαθέντων Elmsley | ἁ μελέα Markland 274 ὑπὸ Καδμείοις τείχεσσιν olim Nauck | Καδμείοις συναπώλεσα (vel ἐναπώλεσα) Bothe 275 πέμπετε κλίνετε Reiske, πέμπετ' ἐκτείνετε Musgrave, πέμπετε κρούετε Jacobs, πέμπετε κραίνετε Bothe, πέμπετ' ὀτρύνετε Wieseler 276 τάλαιναν χερὸς γεραιᾶς Hermann 277 Ἑλλάδος Hartung, Ἄργει Herwerden 278 sqq. ἄντομαι ἄντομαι, ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα | δειλαία, οἴκτισαι, οἴκτισαι ἀμφὶ τέκνων μ' ἱκέτιν τάφου | ἁ (ἣ Musgrave) τιν' ἀλάταν κτέ. olim Dindorf (de τάφου addendo cogitavit etiam Elmsley) 279 δειλάν Elmsley, δειλά Kolster | καὶ χέρα καὶ γένυν Hartung. Etiam γόνυ, χειρὸς ἑλοῦσα coniciebam

280 μ' ἱκέτιν σάν, δειλαίαν γραῦν Hartung | ἤ τιν' ἀλάταν] οἷά τιν' ἄθλιον Paley, νῆστιν ἀλάταν O. Ribbeck 283 fort. ἐν ἁλικίας ἀλκᾷ

296 αἰσχρόν γ' ἃ λέξαι χρήστ' ἐπικρύπτειν φίλοις Wesener 298 delet Nauck

302 σκοπεῖν] σέβειν Ch. Baier 302 sq. ἀτιμάσας | ⟨τὴν νῦν παροῦσαν ἱκεσίαν⟩, τἄλλ' εὖ φρονῶν Gebhardt 303 aut corruptum aut ab Euripide alienum ducit Nauck, qui olim τοῦθ' ἓν μόνον γὰρ ἐσφάλης coniciebat. Hunc versum unum superesse ex multis post 302 nunc perditis putat O. Ribbeck, qui 304—19 transponit post 325 | τἄλλ' εὖ φρονῶν γὰρ ἐν μόνῳ τούτῳ 'σφάλης Marchant 305 τόλμην παρεῖναι . . ἥσυχος Valckenaer 306 νῦν δ' οὐχὶ σοί τε τοῦτο τὴν τιμὴν φέρει; Hermann, νῦν δ' ἀλλὰ σοί τε τοῦτο τὴν τιμὴν φέρει Matthiae, νῦν δ' ἴσθι σοί τε τοῦτο τὴν τιμὴν φέρειν Bothe, νῦν δ' αὐτὸ σοί τε καὶ πόλει τιμὴν φέρει Hartung, νῦν οὐδὲ σοί τι τοῦτο τὴν τιμὴν φοβεῖ O. Goram, νῦν δ', ἴσθι, σοί τε τοῦτο τίμιον πρέπει Nauck, νῦν δ', οἶδα, σοί τε τοῦτο τὴν τιμὴν φέρει Herwerden, νυνὶ δὲ σοί τε τοῦτο δρᾶν αὔξει κλέος Heimsoeth, νῦν δ' ἀλλὰ σοί τε τοῦτο δρᾶν τιμὴν φέρει Wilamowitz, νῦν δ' ἔστι σοί τε τοῦτο τὴν τιμὴν ἔχον (vel τοῦτο τιμιώτατον) olim coniciebam | πρὸς τιμὴν φέρει Reiske, τὴν τιμὴν ἀρεῖ Musgrave, δὴ τιμὴν φέρει Fix

310 ἐς τῶνδ' ἀνάγκην Blomfield 312 παῦσον Faehse 314 ἀνανδρίας ἐρῶν Kayser 317 ὀτλήσας Lenting 318 ὃν δ' Kayser 319 χρῆν σ' Markland

320 δράσῃς] πράξῃς F. Gu. Schmidt 321 ἀβούλως Hermann 322 γοργὸν εἴς σ' Beck, γόργ' ὁρῶσ' Marchant | γοργὸν ὡς πόνον βλέπει Reiske

332 sq. ὦ φιλτάτη, σοὶ τῷδέ τ' . . τριπλοῦν vel ὦ φιλτάτη παῖ vel ὦ φιλτάτη τοι Markland 335 κἀπέφην' ἐμὴν Markland 337 ταῦθ' Lenting

340 ἐξηνεγκάμην Blomfield 342 πόνοις olim Nauck 344 ἡ τοκὰς σὺ Musgrave 345 μάτην κελεύεις R. Prinz 347 πείσας Elmsley 348 ἦ δὴ τόδ' Beck, καὶ δὴ τόδ' Wilamowitz | κοὐχὶ] μὴ οὐχὶ Markland, γ' οὐχὶ Musgrave

350 δ'] γ' Lenting 352 sq. οὐ γὰρ . . εἰς μοναρχίαν olim Kirchhoff, καὶ γὰρ . . εἰς αὐταρχίαν O. Hense | καὶ γὰρ καταστὰς αὐτὸς εἰς μοναρχίαν ἠλευθέρωσα Marchant. Hos versus delet Schenkl 357 ἄξω Heimsoeth 358 ἐξαιτουμένους olim coniciebam.

361 fort. συνάψας. Cfr. ad Alc. 482 363 sq. delet Beck

367 fort. πὰρ θεοῖς 367 sq. καὶ μέγ' ἀνὰ Πελάσγιον αἰνέτ' Ἄργος Jacobs, καὶ μεγάλ' ἀλκτήρια τοῖς Πελασγοῖς O. Ribbeck 368 καὶ] γᾶ Markland | καὶ τὸ] κἀπὶ Schumacher

371 γᾶν δὲ φίλαν (φίλαν referebatur quondam ex *L*) τὰν Ἰνάχου Heath 373 καλόν γ' Kirchhoff 375 sq. κρανεῖ ποτ' ἄρα φίλια Μοῖρ' ἐμοί Musgrave 376 νεμεῖ Musgrave 377 (ἄμυνε δματοῖς Musgrave)

380 νέμεις, τόν τ' ἀεὶ δυστυχῆ (et 376 τέκνοισιν) Hermann, νέμεις, τόν τε δυστυχῆ Dindorf, νέμουσ' ἀεὶ δυστυχῆ Kirchhoff | νέμεις, δυστυχῆ τ' ἀεὶ πάντα Nauck, νέμεις· ἀεὶ δυστυχῆ πάντα Wilamowitz 381 sq. τέχνην ἀεὶ σὺ τήνδ' ἔχων, ὑπηρέτης . . διαφέρειν Camper 384 σεμνὸν Hermann 385 ponit post 386, ubi scribit ἀξίους τυχεῖν, Camper 386 σοὶ γείτον' olim Nauck | ἀξίαν Musgrave, ἀξίων Beck, ἄξιος Madvig. Versum delet Cobet 386 sq. ἀξίαν τυχεῖν φιλίαν τε θέσθαι πᾶς τ' . . λεώς Lenting 387 delet Wilamowitz

390 ἀσπιδηφόρων Markland 393 κοινῇ δ' ἑκοῦσα O. Goram 393 sq. delebat olim Nauck 396 οὐ σάφ' οἶδ' ἔτι Reiske, οὐ σάφ' οἶδα γὰρ Hartung, εὖ σάφ' οἶδ' ὅτι Paley. Verba οὐ σάφ' οἶδ' ὅτι explendi versus causa addita esse cum verba poetae excidissent, putabat olim Dindorf 396 sqq. οὐ σάφ' οἶδ' ὅτι μολὼν ὑπαντᾷ . . βουλεύμασιν κῆρυξ· ἐπίσχες . . πόνου Hermann 397 fort. ἣν ἀπαλλάξῃ σ' ὁδοῦ. 398 μολών θ' Markland | ὑπαντὰξ Elmsley. Versum post 395 collocat Scaliger, ante 397 (οὐ σάφ' οἶδ' ὅτι μολὼν ὑπαντᾷ) Hermann, item, scribens μολὼν δ' ὑπαντᾷ κτέ., O. Ribbeck

401 sq. ἑπτάστομον πόλισμ' Markland 402 ἀδελφῇ χειρὶ Πολυνείκους θ' ὁμοῦ Camper 408 πλεῖον Elmsley | ἀλλὰ κἀσθενεῖ λαχεῖν ἴσον vel potius ἀλλὰ καὶ πένησι τῷδ' ἴσον (vel potius πένησι τοὔνδικον) F. Gu. Schmidt | πένης ἄρχει 'ν ἴσῳ Marchant | ἔχει κρίσιν Kayser, etiam ἔλαχεν ἴσον Herwerden. Versum delet Wilamowitz

411 οὐχ ὅλων F. Gu. Schmidt. Ante 414 quaedam intercidisse suspicatur Nauck 417 διορθρεύων λόγοις Lenting, διευθύνων λόγους Hartung, fort. διάδοχος ὢν λόγων | νόμους Markland 417 sq. post 422 collocat Holzner

421 εἰ καὶ πονοίη Musgrave | εἰκῇ λέγοι γ' ἄν, κἀμαθὴς Jacobs 421 sq. εἰ μὴ γένοιτο κἀμαθὴς ἔργων ὕπο ψυχήν, δύναιτ' ἂν Burges Post 422 loco interpolatorum versuum 423—5 lacunam indicat Wilamowitz. 423—5 post 413 olim transferebat Kirchhoff 423 νοσῶδες, ταὐτὸ τοῖς Markland | τὸ δ' αὖ νοσῶδες, ταὐτὸ τοῖς Hartung 426—8 delet F. Schroeder

432 καὶ τόδ' οὐ μέτεστί σοι Toup, κοὐ πόλει κῦρός γ' ἴσον F. Gu. Schmidt, καὶ τόδ' οὐκ ἀνασχετὸν Holzner, κοὐ τόδ' ἔστ' ἴσον ⟨νέμειν⟩ Peppmueller. Post καὶ τόδ' οὐκέτ' ἔστι versum deesse putat Reiske 437 δ'] θ' Lenting 439 φέρειν; κρατεῖ Wilamowitz, φέρειν λέγων (vel ἐτῶν) F. Gu. Schmidt

440 sq. ἐσθ' ὡς γῆν θέλων εὖ δρᾶν F. Gu. Schmidt 441 ἔστιν ἰσότερον Markland 443 ὑποφύσιν Musgrave, λύουσιν Lindau | πόνου συνεργοῖς ἥδεται νεανίαις F. Gu. Schmidt 444 τόδε] νέον Holzner 444 sq. ἐχθρὸν . . ἀρίστους delet Nauck 445 καὶ τοὺς] νέους τ' Marchant | καὶ τοὺς ἀριστέων . . ἡγῆται σθένειν Vitelli | καί που νεανίκ' olim coniciebam | οὓς τ' ἂν Markland 445 sq. delet Schenkl

448 sq. στάχυς τίλας Palmer 449 τομαῖς ἀφαιρῇ Nauck, τὰ λῷστ' ἀφαιρῇ Kayser, κλῶνάς τ' ἀφαιρῇ R. Prinz

450 βίον] βίαν Bothe 451 πλείον'] λεῖον Reiske, πίον' Musgrave | βίον] βίαν Markland 451 sqq. ὡς . . ἐκμοχθῇς βίον . . καλῶς τερπνὰς τυράννῳ σ' ἡδονάς, ὅταν θέλῃ; δάκρυα δ' ἑτοῖμα σοὔστι Munro 452 καλάς Reiske, καλούς Musgrave, καλόν (vel χρεών) Nauck 452 sq. παῖδά σ' ἐν δόμοις . . ὅταν θέλῃ O. Goram 453 τερπνὰς τύραννος ἡδονὰς ὅταν θέλῃ Reiske | ἡδονάς, ὅταν τύχῃ Nauck, ἡδονὰς ὅταν τελῇ Wilamowitz 453 sq. ἡδονάς, αὐτῷ δ' ἄχη δάκρυά θ' ἑτοιμάζοντα Kayser 454 etiam δὲ τοῖς γονεῦσι Markland, δὲ τοῖς διδοῦσι Elmsley, δὲ τοῖς σώζουσι Blomfield, δ' ἀτιμάζουσι Lindau, δὲ τοῖς θρέψασι Hartung, δ' ἀτιμασθεῖσι Stadtmueller, γ' ἑτοιμάζουσι Kral, δὲ ποιμαίνουσι Giles | ἔτι] ἐγώ Hartung

465 μὲν] γὰρ Markland. Versum delet A. Schmidt 466 δ' ἐναντία Heath, δὲ τἄμπαλιν Nauck, δὲ θάτερα Headlam 467 ἐγώ τ' Markland 469 εἰ δ' ἔστι τῇδε Fachse, εἰ δ' ἔστιν ἤδη Jacobs

470 θύσαντα σεμνὰ . . λυτήρια Marchant | σεμνὰ] δεσμὰ Kirchhoff 478 ἐν βραχεῖ λόγῳ Hartung, ἢ τραχὺν λόγον F. Gu. Schmidt 479 ἐλπὶς γὰρ ἓν Musgrave, ἐλπὶς γὰρ ἦν Lenting | ἐλπὶς γάρ ἐστ' ἄπιστον Fix

480 συνέτριψ' Reiske | ὑπερβολάς] fort. ὑπέρβια 484 sq. delet Gebhardt 485 δορικανὴς Nauck 487 κατὰ τὰ χρηστὰ καὶ κακά Herwerden | καὶ καλά Reiske 488 ὅσῳ δὲ Wilamowitz

490 ποίμναις δὲ θαλεραῖς τέρπεται κεὐπαιδίᾳ Reiske | ποιναῖσι] φοναῖσι Musgrave, πόνοισι Bothe, μοίραισι Camper, λύπαισι Fix, τόλμαισι F. Gu. Schmidt 492 ἀναιρόμεσθα Paley 494 ἐχθροὺς κατθανόντας Bothe, ἀθέους κατθανόντας F. Gu. Schmidt 495 οὓς ὕβρεις ἀπώλεσαν (vel οὓς ὕβρις γ' ἀπώλεσεν) Markland, οὓς ὕβρισμ' ἀπώλεσεν Musgrave, οὓς ὕβρις διώλεσεν Porson 496 οὐκοῦν ἔτ' ὀρθῶς Reiske 497 καπνοῦται 'κ κλιμάκων ὀρθοστάτων Markland. Post 497 versum excidisse (relictis scilicet verbis ὀρθοστάτων ἃς) putat Geel 498 sq. delet Gebhardt Post 499 versum („deturbatum Iovis irati manu") excidisse putat Geel

502 ἄλλως Markland 504 φρονεῖν σ' Markland 506—10 inter 493 et 494 inserit Wilamowitz 508 ταράξαι Elmsley 509 ἥσυχος δὲ ⟨καὶ πόλιν καὶ ναῦν ἔσωσε χρώμενος⟩ καιρῷ σοφῶς Hartung

510 ὡς τοῦτο Kirchhoff. Ante 511 (aut post 512) quaedam excidisse suspicatur Nauck 511 sq. Adrasto tribuit apogr. Parisinum.

521 οὕτως] ὄντως Dobree 523 etiam ὃς οὔτε σὺν τοῖσδ' Kirchhoff, possis etiam ὃς οὔτι συλῶν 528 κἀπεπόνθετ' Elmsley, καὶ πέπονθεν Fix 529 sq. τεθνᾶσιν ἐχθροί, χῇ δίκη διοίχεται, ceteris deletis, F. Gu. Schmidt

530 αἰσχρῶς δὲ νεκρούς Madvig 531—36 delet Nauck, 531 delet Wilamowitz relinquens 533 ἀπῆλθε 532 ἕκαστος Markland | εἰς τὸ φῶς ὄμμ' ἵκετο Burges 533 ἀπέλθοι Fix 534 οὔτε γὰρ Markland 535 βίον] μικρόν Markland, βραχύ Camper, χθόνα R. Prinz 536 αὐτὸ γῆν λαβεῖν Lenting 537 δοκεῖς κακοῦν ἓν Ἄργος F. Gu. Schmidt | θάπτειν διδοὺς Herwerden 539 λαβεῖν olim Nauck

540 τάφους cum Scaligero et ἔρξει Beck 547 γνώμης Markland | σκαιόν γ' ἀπαιόλημα (vel σκαιόν γέ τοι πλάνημα) τῆς γνώμης Herwerden 548 δεδοικόσι Musgrave, δεδωκέναι Lindau

550 πάλαισμά γ' Markland 551 οἱ δ' οὐ δὴ βροτῶν Bothe 556 μέτρια] μετρίως φέρειν Jacobs | μὴ] μὲν Milton 557 πόλιν] θέμιν Herwerden

566 βούλει σὺ κόψω Musgrave, βούλει σὺ κάμψω Camper | σοὶ δὴ συννάψω μῦθον ἐν βραχεῖ θέλεις; F. Gu. Schmidt | ἐν βραχεῖ σκεθρόν Herwerden 568 οὐκ ἄν ποτε νεκροὺς παῖδας F. Gu. Schmidt

572 σοι] τοι Lenting 573 καρτέρους ἄλλους Musgrave, καρτερῶν ἄλλους F. Gu. Schmidt | ἄλλους] καλοὺς Markland, ἄλλοις Blomfield, καλῶς Hartung 574 ἔφυσε τιμωρὸν πατήρ Nauck 577 τοῖς γὰρ πονοῦσι F. Gu. Schmidt | πονοῦσι πολλὰ πόλλ' εὐδαίμονα Vitelli 578 λόγχῃ Aldina | ἐπὶ πόλει Musgrave, ἔμπαλιν olim coniciebam

580 δέ γ' Dobree 581 ὡς τεθυμῶσθαι sprevit Dindorf, proposuit Paley 582 ἀλλ' ἀποφθάρηθί μου Nauck 583 ὥσπερ Wilamowitz 586 στόμα] (στόματ' Bremi), στίχας Marchant, fort. γναθμούς 586 sq. κινεῖσθαι πολὺν ἀφρὸν Herwerden 587 Θηβαίαν χθόνα Hermann, invitus ut videtur 589 αὐτός γε Aldina

590 post 592 traicit Reiske, delet Dobree 593 κλεινὸς ἀλκαίῳ δορί Camper 594 μοι] τοι olim Nauck 594—7 εἴη μόνον μοι τοὺς θεοὺς ἔχειν ὁμοῦ νίκην διδόντας· ἀρετὴ . . τὸν θεὸν ἀρήγοντ' ἔχῃ F. Gu. Schmidt 595 sq. ἔχειν φίλους δίκην σέβοντας Holzner 596 ἀρετὴ δέ γ' οὐδενός Kirchhoff | οὐδὲν τελεῖ Nauck, οὐδὲν λύει Heimsoeth 598 sqq. Aethrae Adrasti notam substituit Tyrwhitt. Chorica singulis choreutis tribuunt Boeckh, Hermann, Kolster 598 χρῄζοντ'] χραισμοῦντ' Holzner 599 ὡς ἔμ' Herwerden | ἤπατι δεῖμα φρένας ταράσσει repudiat Hermann, ἤπατι δεῖμα χολὴν ταράσσει Camper, ἤπατι χλωρόν τι δεῖμα θράσσει Hartung | χλωρὸν δέος Wilamowitz | βράσσει Reiske, θράσσει Markland

601 στράτευμ' ᾆ Παλλάδος olim Nauck 604 στερνοτυπεῖς τ' ἀν' Ἀσωπὸν Reiske, στερνοτυπεῖς τ' ἀγάστονοι Jacobs, στερνοτυπέες ἐντόπων Lindau, στερνοτυπεῖς τ' ἀνὰ κλόνον Orelli, στερνότυπες ἀνὰ πτόλιν Hartung, τ' ἀνὰ τόπον στερνοτυπεῖς Westphal, (στέρνων τ' ἀν' Ἀσωπὸν Wilamowitz) | τόπον] πτόλιν Markland, κρότον Fix, χθόνα Paley 604 sq. μάχαις τε στερνοτυπέες ἀνάπαλιν κτύποι O. Ribbeck | στερνοτυπέσιν ἀνὰ τόπον πάλιν φανήσονται κτύποις Hermann 605 πάλιν e glossa repetit Kirchhoff 606 τάλαινα, τίνα λόγον, γᾶν Hartung, τίν' ἂν λόγον τάλαινα Nauck 606 sq. ὦ τάλαινα, τίν' ἀλγέων . . αἰτίαν Bothe 608 ἀλλά τιν' εὐτυχίᾳ λαμπρὸν ἄν τις αἴροι Hermann 609 μοί τι θράσος Musgrave, μοι θράσος Camper, μοι θάρσος Hartung

611 τίνας γὰρ ἄλλους Hartung 614 δίκα δίκαν ἐκκάλεσεν καὶ φόνος Fix | ἐξεκάλεσε, quod quondam ex P referebatur, Aldina, ἐξεκάλεσσε Barnes, ἐξεκάλει Kirchhoff 616 νέμουσ' Dindorf

621 μόλοιν olim coniciebam, μόλοις (et in v. 620 εἴ σε) Wilamowitz 622 personae notam hic et 630 delet Wilamowitz | ἴδοις ἂν φίλων ἴδοις ἂν τύχας Paley | ἂν τύχας] σῶν τύχας Hartung 623 ὅ τι ποτ' αἶσα Musgrave, τί τί ποτ' αἶσα; Kolster 626 ἀνακαλώμεθ' Herwerden 627 φόβῳ Hermann

630 γενοῦ δ' εὐμενὴς πόλει ξύμμαχος Paley 636 οἱ θανόντες, ἑπτὰ δεσπόται λόχων Musgrave

640 πυρπνόῳ vel πυρφόρῳ Nauck, πυρπολῶν Herwerden 642 τάξιν] τεῦξιν Bothe 643 Ἀθάνας Elmsley | etiam Ἀθηνῶν, . . ἀγγέλλοις

λέγων Reiske 644 πέπραγμεν Kirchhoff 645 etiam οἷς Reiske 647 τρόπαι' ὁ κλεινὸς Reiske

653 φύλων . . στρατεύματα Musgrave, φῦλα συμμάχου στρατοῦ τρία Kayser | συστημάτων Madvig 655 ὧν τις ἦν λόγος Reiske, ὡς ἰδεῖν, λόχους Heimsoeth. Post 655 aliquid (de Diacriis) excidisse suspicatur Musgrave 656 αὐτὸν δ' Reiske 658 παλαιοὺς Markland 659 τρίτον δὲ Musgrave | λαὸν δὲ παράλιον Jacobs | αὖθις δὲ . . δορί, post lacunam v. 662 ponens, olim Wilamowitz | παράλων Kirchhoff | Παράλους ἐστολισμένους, post hunc v. transponens 662 sq., Kayser, Παράλων ἐστολισμένους, v. 662 huc transferens, Wilamowitz | ἐστιχισμένον Reiske. Post 659 lacunam statuit Kral

660 κρήνην παρ' αὐτὴν δ' Ἄρεος ἱππότην ὄχλον Hartung | ἱππότην τ' ὄχλον Musgrave 663 σεμνοῦ Markland

672 θεῖναι Canter, τίνειν vel τῖσαι Musgrave | καινῶν φόνων Reiske | φόβον Scaliger 676 πέλας δὲ Heath | ἀλλήλων | ὁπλιτῶν vel ἀλκτήρων Musgrave, ἀσπιστῶν Jacobs 677 τάσιν δορός Musgrave 679 ἐς ἀλκὴν ἢ 'ς φυγὴν ὅποι τύχοι Herwerden | ἐς φεράσπιδας vel ἐς πρωτοστάτας Musgrave, αὖ παραιβάταις Hartung, ὡς παραιβάτας Wilamowitz

681 ἁρμάτων ὄχμον Reiske, ἁρμάτων μόθον Musgrave 689 καὶ τὰς Heimsoeth | τοὺς . . φορουμένους Heath | ἢ ἄντυγας ἄνω Madvig

690 ἱμᾶσιν] ἰκμᾶσιν Brodeau, μάστιγας Heimsoeth 694 εἴκοντα Valckenaer, νοσοῦντα olim Musgrave | ὑπείδεθ' ὃν Markland, ὑπεῖδ' ἤδη Kirchhoff 695 τό γ' ἐνθένδ' Markland 697 sq. post 706 collocat, καὶ v. 699 in οἳ mutato, Markland, delebat olim Dindorf 698 εὐθὺ Matthiae

702 θεῖν κἀντερείδειν Reiske. Post 702 lacunam (de clamoribus Atheniensium) statuit Wilamowitz 702 sq. τοῖς δ' Ἐρεχθείδαις δορὶ λόχος γ' Burges 706 ἦν τ' Lenting 708 τὸ νικᾶν Wakefield ἐκήδαινεν Musgrave, ἐθάρσυνεν Fritzsche, ἐκάρτυνεν olim Nauck

713 τάρβος δ' (et Δαναΐδῶν) Bothe | Παραλίων Markland, Κεκροπιδῶν Elmsley | θάμβος δ' . . Καδμείων στρατῷ Camper 717 κυνέας τε θρίζων Herwerden, κυνέας τ' ἐρείκων Marchant κἀπολωτίζων Barnes

Post 727 lacunam statuit et 728 μισῶ δ' scribit Herwerden 728 εἴργει δ' ὑβριστὴν Vitelli | ὃς] οὐ Musgrave, ὡς Bothe 729 εἴς τ' Markland

733 ἐλάσσους (et antea τὰς συμφορὰς) Markland 738 ἀστοί τε Elmsley | νέοις Jacobs 739 Ἐτεοκλέους γε Lenting, Ἐτεοκλέους τὴν Bothe

743 ὑβρίζων δ' Hartung 745 οἱ τόξον olim Kirchhoff | τόξ' ἐπεκτείνοντες Elmsley | ἐντείνοντες ὡς καιροῦ πέρα Aldina, ἐντείνοντες οὐ καιρῷ πέρα Hartung, ἐντείνεσθε τοῦ καιροῦ πέρα Fritzsche. Versum delet Wilamowitz, post 740 transponit, scribens καὶ τόξον . . οὐ καιρῷ τὸ πᾶν et 741 ἔπειτ', F. Gu. Schmidt 745 sqq. καὶ τόξον . . ὡς καιροῦ πέρα· οἳ πέρα δίκης γε . . φίλοις μὲν οὖν . . τοῖς τε . . πόλεις δ' ἔχουσαι Lenting 746 πρὸς τύχης Holzner | πάσχοντας, versum post 734 transponens, F. Gu. Schmidt. Versum delet Nauck 747 θεοῖς μὲν Markland 749 καθαιρεῖτ' Markland | καθαίρεσθ', οὐ λόγῳ, ταράγματα Madvig | οὐ λόγῳ] ἀσύνετοι F. Gu. Schmidt | οὐ λόγοισι χρώμενοι Schenkl

751 εἰρήσεται Nauck 752 ταραγμοῖς . . δόρυ Musgrave | 'ἐκίνησ'

ἔνϑοδι Jacobs 753 εἰσῇε Elmsley. Post 753 nonnullos versus excidisse putat Schenkl 754 κομίζεται Reiske 755 ἔπτ'] ἐξ Markland | ἐφέστασαν πύλαις Kirchhoff 757 δίδονται Blomfield

760 ἥκεις] ἔχει olim Nauck 761 ἄγχ'· εὐσταλὲς γὰρ πᾶν Musgrave, ἐγγὺς Πελασγοῖς πᾶν Bothe | γὰρ πανσυδὶ Hermann | σπουδάζετε Markland 762 ἦγον] ᾖρον F. Gu. Schmidt 763 δοῦλος ἐν πόνῳ Hermann. Versum post 764 transponit Bothe 764 παρῆσϑ'; ὅδ' Lenting. Versum delet Lobeck 764—66 nuntio continuat Markland

765 κἄνιψεν vel ἢ ἄνιψεν Dobree | μῶν ταλαιπωρῶν Musgrave 767 ἔχον] φέρον Kirchhoff

770 ἄκραντα δύρει Gaisford 771 αὐταὶ δ' vel αὗταί γ' Reiske | αὗταί γ' εἴσ' ἐμαὶ διδάσκαλοι Fritzsche 772 εἶ', ἀναίρων (vel ἐπαίρων) χεῖρ' ἀπαντήσω vel εἶ' ἀναίρω χεῖρ' ἀπαντήσων Markland | εἶεν ἀρῶ Dindorf | εἶ' ἐγείρω ϑρῆνον Jacobs 776 sq. olim delebam 777 χρημάτων ὅσ' ἂν πόρῃς Camper

782 (ἐμοὶ δὲ δὴ παίδων Elmsley, ἐμοὶ δ' ἐμῶν παίδων Hermann) 784 sq. ἁμέραν ἰδοῦσα] αἰϑέρ' ἀμείβουσα Musgrave 786 sqq. ἀγάμῳ . ἁμέρᾳ Musgrave 787 Κρόνος Paley 787 sq. παλαιὸς . . ἁμερᾶν Porson, παλαιᾷ . . ἁμέρᾳ Bothe 788 ἁμέραν Heath, ἄμμορον Markland, etiam ἁμέρας (cum τὸ δεῦρ' ἀεὶ iungens) Musgrave, ἀνέρων Jacobs 789 τί χάρμ' ἔχω παίδων; Jacobs

790 τῶν μὲν γὰρ οὐκ ἤλπιζον Hartung, πάρος μὲν ἤλπιζον Schenkl 797 κοίν' εἰς Ἅιδου Elmsley 798 στενάγματ' Markland 799 νεκρῶν] τέκνων Camper

801 ὀδυρμάτων κλύουσαι Camper | κλέουσαι Musgrave, ἀχοῦσαι Jacobs 802 sqq. chorica quindecim chori personis tribuit Boeckh, septem matribus et totidem famulis Hermann, quinque matribus et decem ancillis Kolster 806 αἰαῖ αἰαῖ hic et 819 J. H. H. Schmidt. Idem supplet καὶ τριπλᾶ γ' αἰάζομεν 808 πότμον] πόϑον Camper 809 ὁρᾶϑ' ἵν' εἰμί Kirchhoff 809 sq. ὁρῶσι δῆτ' ἐμόν γε τῆς ταλαίνας . . ἄπαιδος Camper

811 προσάγετε τῷ δυσπότμῳ Markland 813 οὐκ ἄξι'] ἀνάξι' Markland 814 ἐγὼν ἐτάχϑην Camper 816 χερῶν Herwerden 818—20 ΗΜΙΧ. Β ἔχεις; ΗΜΙΧ. Α ἔχω. ΗΜΙΧ. Β πημάτων γ' ἅλις βάρος. ΑΔ. αἰαῖ. ΧΟ. τοῖς τεκοῦσι δ' εὖ λέγεις. ΑΔ. ἀΐετέ μου. ΧΟ. στέν' οὖν ἐπ' ἀμφοῖν ἄχη Camper 819 ποῦ Musgrave, δ' οὖν Hermann. Verba τοῖς . . λέγεις suspecta habet Markland | τοῖς τεκοῦσ' ὁμοῦ λέγεις Hartung 819 sq. τοῖς τεκοῦσ' ἀλέγεις; ΑΔ. ἄϊέ μου Bothe

820 στέν' ὡς ἐπ' Musgrave | ἄχει Bothe 824—34 in stropham et antistr. redigit, in v. 825 ματέρες delens, Seidler, 824—28 = 829—31 statuit, 828 (ἰὼ ἰώ μοί μοι κακῶν) choro tribuens, 829 πέδον χϑονὸς ἕλοι scribens, post 831 lacunam statuens, Paley 825 τάλαιναι] ἐλειναὶ Kayser | τέκνων delet Hartung 826 ὄνυξιν ᾑματώμεϑ' Schumacher | ἀμφὶ σέ Kolster

831 πυρόεις τε vel φλογμὸς ἐκ Διὸς Reiske 835 ἔγημας] ἐφ' ἡμᾶς Jacobs, ἐς ἡμᾶς Bothe | ἔρημα σοὶ πολύστονος F. Gu. Schmidt 835 sq. ἔγημας, ἀτάρ σε πολύστονος Οἰδιπόδα κιχοῦσ' ἦλϑ' Ἐρινύς Nauck, προσῆλϑέν σ' ἁ πολύστονος Οἰδιπόδα δώματα λιποῦσ' Ἐρινύς Heimsoeth | δώματ' Οἰδιπόδα Hartung 836 λαχοῦσ' Camper 838 ἐξήντας στρατῷ Elmsley, ἐξήντλεις νεκρῶν Hartung, ἐξήντλεις γόους, deleto

v. 839, Nauck | *στρατῷ*] *στρατοῦ* J. Foster, *πρὸ τοῦ* Markland 838 sq. *ἐξήντλεις ῥόῳ γόους ἀπλήστῳ* Madvig 838 sqq. *ἡνίκ' ἐξήντλει λόγους κῆρυξ Κρέοντος, τοὺς ἐκεῖ μὲν εἰς τὰ σὰ μύθους ἀφῆκα* Brunck | *ἔστησα μόχθους τοὺς ἐκεῖ μὲν εὐτυχῶς· μέλλων δ' ἐρωτᾶν σ' ἡνίκ' ἐξήντλεις στρατῷ γόους, ἀφῆκα· νῦν δ' Ἄδραστον ἱστορῶ* (vel *νῦν σ', Ἄδραστ', ἀνιστορῶ*) Jacobs, *ΧΟ.* * * * * * * | *γόους ἀφήσω* * * * * | *ΘΗ.* * * * * * * | *μέλλων σ' ἐρωτᾶν, ἡνίκ' ἐξῄειν στρατῷ* | * * * * * * | * * *τοὺς ἐκεῖ μὲν ἐκλιπὼν εἴασα μύθους κτέ.* Dindorf, *μέλλων σ' ἐρωτᾶν, ἡνίκ' ἐξῆλθες, στρατῷ γόους ἀφήσων, τοὺς ἐκεῖ . . εἴασα μύθους· νῦν δ', Ἄδραστ', ἀνιστορῶ* Fritzsche 839 *πόνους ταφῆς σῷ* Holzner | *ἀφῆκα* Heath, *ἀφήσων* Elmsley, *ἀφεὶς σῷ* Kirchhoff | *ἐκεῖθεν ἐκλιπὼν* Elmsley 839 sq. *γόους, ἃ φήσω, τέως, ἀκαιρίαν βλέπων, ἐστέγασα μύθους· νῦν δ' κτέ.* Musgrave, *γόους ἀφιεὶς σούς, ἐκεῖ μὲν ἐκλιπὼν εἴασα μύθους, νῦν δ' Ἄδραστε, σ' ἱστορῶ* Heimsoeth

840 *ἔσωσα μύθους* Erfurdt 942 *εἰπὲ δ'* Elmsley, *εἶπον* Dobree | *εἴπ', ἐπεὶ σοφῶν ἔρως* Kirchhoff, *εἴφ' ὅπως σαφῶς ἐρῶ* Heimsoeth 842 *θνητῶν ἔφυσαν; εἴπ', ἐπιστήμων γὰρ εἶ*, ceteris deletis, Hermann | *εἰπὲ τούς γε φερτέρους ἐμοὶ παλαιστῶν* F. Gu. Schmidt, *εἰπὲ δὴ σαφέστατα ἀγνῶσιν ἀστῶν* Holzner 843 *ὧν γ' ἐπιστατῶν πάρει* Musgrave. Versum delet A. Schmidt 844 *ἰδὼν τὰ τούτων* Dobree, *ᾖδον γὰρ αὐτῶν* Herwerden, *εἶδες γὰρ αὐτῶν* Schenkl 844 sq. post 859 transponit Camper 849 *ἄνοι γὰρ οὗτοι τῶν τ' ἐρωτώντων* Nauck

850 *καὶ τοῦ παρόντος· ἤ τις* F. Gu. Schmidt | *τίς γὰρ ἐν* Markland, *πῶς τις ἐν* Eldike 852 *σαφῶς ἐπεῖδεν ὅστις ἐστὶ χέρ' ἀγαθός* F. Gu. Schmidt | *ὅστις ἐγένεθ' ἀγαθός* Schenkl, *ὅστις ἀγαθὸς ἐγένετο* Naber 853 *οὔτ' ἂν δυναίμην οὖν* Camper | *οὐ τἂν δυναίμην* Wilamowitz, *οὐκ οὖν δυναίμην* F. Gu. Schmidt 854 *οὔτ' οὖν* Fritzsche 856 *δύναιτ' ἄρ'* Hartung | *πολεμίοις ἐναντίος*] fort. *ἐν δορὸς κλυδωνίῳ* 858 *ἔπαινον τόνδ'* Elmsley | *ὧν ἔγωγε* Pierson | *ἐγὼ δὲ* Elmsley, *ἑκὼν δὲ* Kirchhoff 859 delet Paley

860 *τὸν ἁδρὸν* Markland, *τόδ' αὖον* Burges, *τὸ δαῖον* Paley 862 *δὲ*] *τε* Lenting 864 *φεύγων*] *στυγῶν* Herwerden 865 *τἀρκοῦντα τιμῶν* Hartung

870 etiam *ἄπλατον* Lenting | *ἄκραντον . . λέγων* Nauck, *ἄκραντον . . φέρων* Schenkl 872 *ἄλλῃ* Lenting, *ἄλλως* Camper 876 *οἶκον*] *οἴκαδ'* Camper, *ἄδικον* F. Gu. Schmidt | *ὥστε*] *ὡς μὴ* Lenting 877 *ζευχθεὶς ζυγῷ* F. Gu. Schmidt 879 *πόλις*] *πονεῖ* Marchant 879 sq. *οὐδὲν ἀξία πόλις κακῶς ἀκούειν* Musgrave

882 sq. *οὐ πρὸς ἡδονῶν ἁλοὺς τραπέσθαι* Naber 884 *σκληρά τε ψυχῇ* Lenting 885 *ἔσκαιρε* Reiske, *ἐξῆρε* Musgrave, *ἔτεινε* Jacobs, *ἔκραινε* Burges, *ἔβαινε* Hartung, *ἔστειχε* Kirchhoff, *ἔχαινε* C. F. Hermann, *ἔσπευδε* Schenkl, *ἠπείγετ'* (et *ἐς*) F. Gu. Schmidt, *ἐπῆρε* Holzner | *ἔχαιρε, πρὸς . . ἰὼν* Blomfield 886 etiam *ἵππους τε χειρῶν* Herwerden, *ἵπποισί τ' αὐχῶν* Naber, *χἵππους χαλινῶν* olim coniciebam. Versum delet Paley 888 *ὁ δ' αὖ κυναγοῦ πιστὸς* Nauck | *Ἀταλάντης γεγὼς* Matthiae 889 *παῖς* delebat Dindorf. Versum delet Hartung

894 *ἐξεταστὴς* Kirchhoff 896 *λόχοισι δ' ἑστὼς* olim Kirchhoff 899 *θηλειῶν σέβας* Heimsoeth, *θηλειῶν νόσους* Madvig, *θηλειῶν φίλας* F. Gu. Schmidt, *θηλειῶν ὁ παῖς* Wilamowitz, *θηλειῶν ὁμῶς* Earle 899 sq. *κἀπὸ θηλειῶν ἔχων σοφῶς ἐφρούρει* Gebhardt

901 ἐν βραχεῖ φήσω λόγῳ Nauck, fort. συντεμῶ βραχεῖ λόγῳ. Post 901 lacunam statuens, v. 902—8 delet Gebhardt 902 λόγοις γ' . . ἀσπίσι Camper 903 δεινὸς παλαιστής Valckenaer, δεινός θ' ὁπλίτης Camper | πολλά γ' ἐξευρεῖν (vel πόλλ' ἀνεξευρεῖν) κακά Reiske, πολλά τ' ἐξευρὼν σοφά Markland, πολλά γ' ἐξευρεῖν σοφά Musgrave et versum post 908 transponens Hermann, πολλά γ' ἐξευρὼν σοφά Kirchhoff, πολλά τ' ἐξηῦρεν σοφά Madvig, πόλλ' ἀνεξευρὼν σοφά W. Headlam 903—6 delet Paley 905 τέχνην Paley 907 πλουσίων vel πλουσίου Bothe | πλούσιον φρονήματος Hermann, πλούσιος φρόνημα δὲ Elmsley | φρόνημά τε Fritzsche

913 κεκλῆσθαι κἄστιν ἥ γ' εὐανδρία Hermann 915 λέγειν τε κἀσκεῖν Jacobs | λέγειν ἀκοῦον ὧν Hartung | ἀκούει Lenting | ἀκοῦον ὧν μάθησίς ἐστι δή Herwerden 917 ἐκπαιδεύετε Markland, εὖ παιδεύσετε Hermann 918 δυστυχὴς Markland, δυστυχής σ' Wilamowitz 918 sq. ἰώ, τέκνον δυστυχὴς ἔτρεφον Porson 918—24 post 836 transponit Bally 919 ἔτρεφον] ἔφερον Jortin | ἔφερον post ἥπατος transponit R. Prinz

921 τὸν ἐμὸν Ἀίδας Wilamowitz 924 παῖδα delet Hartung 925 Οἰκλέους τε (et 928 Οἰδίπου τε) Markland 926 ζῶν Dindorf | ζῶνθ' ἁρπάσαντες (vel ἀναρπάσαντες) εἰς μυχοὺς χθονὸς θεοί Ch. Baier

938 παρ' ὄχθους Camper

944 ὄνοιντ' olim coniciebam, ὄναιντ' Herwerden | ᾑματωμένους Schenkl 945 πικρὰ γὰρ ὄψις τραυμάτων πέλει πικρῶν Reiske, πικραὶ γὰρ ὄψεις χἄμ' ἀνωφελεῖς νεκρῶν Tyrwhitt, πικραὶ γὰρ ὄψεις χάσματ' ὠτειλῆς νεκρῶν Hermann, πικραὶ γὰρ ὄψεις χρῶμα κὠτειλαὶ νεκρῶν Hartung, πικρὰ γὰρ ὄψις καὶ μάλ' οὖν πέλει νεκρῶν olim Kirchhoff, πικρὰ γὰρ ὄψις αἱματῶφ' ἕλκη νεκρῶν Herwerden, πικρὸν γὰρ ὄψις κειμένων πέλει νεκρῶν M. Seyffert, πικραὶ γὰρ ὄψεις κάρτα τὠγγενεῖ (vel τῷ 'ν γένει) νεκρῶν F. Gu. Schmidt, πικραὶ γὰρ ὄψεις (καὶ ταλαίπωροι vel potius) κειμένων πάλαι νεκρῶν olim coniciebam 947 νίκα Lenting | τλήμονες aut τλήμονας Reiske 947 sq. verba μένειν . . Θησεύς delet Nauck 949 'ποδέξεσθ' Naber, προσίξεσθ' Marchant

950 τί] οἳ Markland 951 τιθέντες αὐχεῖτ' Kirchhoff | παύσασθ' αἷμα, λήξαντες πόνων Hermann 951 sq. παύσασθ' ἀλλὰ λήξαντες πόνων κἄστη Hartung, παύσασθ' ὅπλα ῥίψαντες πόνων κἄστη F. Gu. Schmidt, παύσασθ' ἆθλα δείξαντες πόνων κἄστη Holzner 953 σμικρόν τι χρῆμα Blaydes 959 προσδέρξαιτ' Musgrave

960 δυσαίων δ' ὁ βίος μοι Hartung, βίος δὲ δυσαίων Wilamowitz 961 δ' ὡς νεφέλα τις Paley 967 δυστηνοτάτη Muretus, δυστανοτάταν Elmsley 968 οὔτ' ἐν καπφθιμένοισιν Hartung, οὔτ' οὖν ἐν φθιμένοις Kirchhoff 969 οὔτ' ἐν ζῶσιν Aldina | οὔτ' ἐν ζῶσι κρινομέναν Elmsley, οὐ ζώοις ἀριθμουμένη Hermann, οὐ ζωοῖς ἐνάριθμος Paley

970 χωρὶ Musgrave | δ' ἥντινα τήνδ' Camper | δὴ τίνα Wilamowitz | τάνδ' ἴσχουσα Elmsley 974 κἀστέφανοι κόμαι Markland | κόμας] Κόρας Camper 975 λοιβαί τε] λοιπαὶ δὲ Madvig 979 sub τάξω latere τεύξω suspicatur Markland

980 καὶ μὴν θαλάμας μὲν τάσδ' ἐσορῶ repudiat Hermann, καὶ μὴν θαλάμας δὴ τάσδ' ἐσορῶ proponit Fritzsche 984 κλεινὴν ἄλοχόν τε καταφθιμένου Porson | τὴν τοῦ φθιμένου Erfurdt 987 ἕστηκε] ἔστειχε Herwerden

990 sqq. τίν' αἴγλαν τὸ φέγγος ἐδίφρευε; τί δ' αὖ σέλας Σελάνα τε κατ' αἰθέρα, λαμπάδ' ἵν' ὠκυθόαν νύμφαι ἱππεύουσι δι' ὄρφνας Camper 991 ἐδίφρευεν ὅ θ' ἅλιος Markland, ἐδιφρεύετο Δείελος Musgrave, δίφρευεν τότ' ἄρ' Ἅλιος Hartung 991 sqq. ἐδίφρευσεν ὅ γ' Ἀΐδας, σελᾶναί τε κατ' αἰθέρα λαμπᾶν ὠκυθόων ὑφαῖς (vel ῥιφαῖς) ἱππεύουσι δι' ὄρφνας; (vel ὠκυθόων νιν ἀμφιππεύουσι δι' ὄρφνας;) Hermann 992 sq. Σελάνας τε κατ' αἰθέρα λαμπάς, ἵν' Bothe 992 sqq. Σελάνα θ' ἃ κατ' αἰθερίαν ἄμβασιν, ὠκυθόα, νεφέλας ἱππεύεις δι' ὀρφναίας Jacobs 993 λαμπάδ' ἵν'] λαμπάσιν Kirchhoff | λάμπαι ἵν' ὠκυθόαι Musgrave | λαμπάδ' ὠκυθόοις δίφροις (olim λαμπάδ' ἐν ὠκυθόαις νύμφαις) Hartung, λαμπάδ' ὠκυθόαν νύχα O. Ribbeck, λαμπᾶν ὠκυθόων ἁφαῖς M. Haupt | ὠκυθόοις τ' ὄχοις Kirchhoff, ὠκυθόαις λυγρᾶς Paley, ὠκυθόαις χνόαις olim coniciebam 993 sq. etiam λάμπαι δ' ὠκύθοοι νιν ἀμφιππεύουσι Hermann, λαμπάδ' ὠκυθόω νιν ἀμφιππεύοντε Herwerden 995 ⟨αὔτως ὡς⟩ ἡνίκα γάμων Hermann, ⟨ἀνταυγεῖς⟩ ἁνίκα γάμων Camper, κλεινῶν ἁνίκα λέκτρων vel κλεινῶν ἁνίκ' ἄρα γάμων Fix, ⟨κείνας⟩, ἁνίκα δὴ γάμων Fritzsche | ὅτε γάμων Hartung 995 sqq. ἁνίκ' ἐμᾶς εὐδαιμονίας ἀοιδὰς πόλις Ἄργους ἐπύργωσε . . χαλκοτευχέος Καπανέως Bothe 997 ἀείδουσ' Kirchhoff 998 ἐπύργωσεν ἐμοὶ γαμέτᾳ Paley 999 χαλκοτευχοῦς τοῦδε Musgrave, χαλκεοτευχοῦς τὰς Hartung, χαλκεοτευχήστα Hermann, χαλκεοτευχοῦς μου Fritzsche, χαλκεοτευχοῦς γένναν O. Ribbeck, χαλκεοτευχοῦς τιμὰς Wilamowitz

1000 ᾧ προσέβαν Musgrave, etiam πρὸς ἃ ἔβαν Hermann, πρὸς δ' ἔβαν olim Hartung, πάρος ἔβαν (vel ἔβαν δὲ) Fix, πάρος δ' ἔβαν M. Haupt | ἔβαν δρομαῖος παρ' ἐμῶν Hartung, πρὸς σ' ἔβαν ἐμῶν δρομὰς ἐξ Dindorf, ἐξ ἐμῶν δρομὰς προσέβαν Paley 1000 sq. πρόσω δ' ἔβαν ὡς δρομὰς ἐκ δόμων ἐκβακχευσαμένα Herwerden 1000 sqq. ὃ προσέβαν . . ἐκβακχευσαμένα καθέξουσά τε τᾶς πυρᾶς φῶς τάφον τε τὸν αὐτὸν ματεύουσ', ἀΐδαν ἐς καταλύσουσ' Bothe 1003 ἐμβατεύσουσα Kirchhoff 1004 ἄμοχθον Hermann 1004 sq. ἐμμόχθου βιότου πόνους O. Ribbeck 1005 βίον τ' Kirchhoff

1010 δύης θησαυρὸν Musgrave | ἐνθάδ' ἐστι Markland 1012 ὁρῶ δῆτα κλιτὺν Musgrave | τελευτᾶς Reiske 1013 sq. τύχᾳ γέ μοι συνάπτει πόνος Camper 1014 sq. ἀλλά τις εὐκλείας χάρις, ἔνθεν aliquando Hermann 1015 χάριν, εὖτ' ἂν Wilamowitz 1017 πυρός τ' olim Dindorf 1018 πηδήματα Hartung, qui olim πηδήσασα delebat, πήδημα vel πηδῶσα Kirchhoff

1021 χρῶτα χρωτὸς Markland, χρόα τε χροΐ Hermann, χρῶτα χροΐ Fix | χρόα πέλας χρωτὸς θεμένα Fritzsche 1022 Φερσεφόνας Elmsley | Περσεφονείας ἐν θαλάμοις Fritzsche | ἥξω] ἔξω Lenting 1023 τὸν θανόντα σ' οὔποτ' ἐμᾷ vel σὲ τὸν θανόντα γ' οὔποτ' ἐμᾷ Hermann 1023 sq. τὸν θανόντα σ' οὔποτ' ἐμᾷ προδώσω ψυχᾷ κατὰ γᾶς Fritzsche, σὲ τὸν μολόντα κάτω χθονὸς προδώσω ψυχᾷ ποτ' ἐμᾷ O. Ribbeck 1025 εἴθε τινὲς] πόθεν δή, τίνες Hartung, ἴτ' εὐθαλέες O. Ribbeck. Verba εἴθε τινὲς εὐναὶ delet Wilamowitz 1025 sqq. ἴτω φῶς γάμοι τε, ὅθεν μή τινες εὐναὶ δικαίων ὑμεναίων ἐν Ἄργει φανῶσιν, τέκνοισιν ὅσοις (vel φανῶσιν τέκνοις, ὅσιος δ') ἐστὶν εὐναῖος γαμέτας . . γενναίας ἀλόχῳ ψυχᾶς Hermann, ἰὼ φῶς γάμοι τε· ὧδέ τινες εὐναὶ τελείων ὑμεναίων ἐν Ἄργει φανείη τέκνοισιν, ὅσοις εἰς Ἅιδου φροῦδος γαμέτας συντηχθεὶς . . ἀλόχῳ ψυχᾶς Camper, ἴτω φῶς τε γάμοι τε. εἰ δὲ δή τινες . . φανῶσιν

τέκνοις, ἴσως δ᾽ κτἑ. Bothe, fort. *ἴτω φῶς γάμος τε ἰθείας τινὸς εὐνᾶς δικαίων θ᾽ ὑμεναίων εἰν (εἰν* Kirchhoff) *Ἄργει φίλοισιν τέκνοισιν ἐμοῖς ὡς τῷδ᾽* (vel *οἷος*) *εὐναίῳ γαμέτᾳ συντηχθεὶς αὔραις ἀδόλοις γενναίας ἀλόχου χρῷ* (et 1003 *μαστεύουσα*, 1005 *βίον τ᾽*) 1026—30 choro tribuit Scaliger 1026 sqq. *εἴθ᾽ ἀμείνονες εὐναὶ* et *φανεῖεν* Paley, *εἴθ᾽, εὖτ᾽ ἄν τινες εὐναὶ φανῶσιν τέκνοισι, ὅσιος γένοιτ᾽ εὐναῖος* Fix, *ἰθεῖαί τινες εὐναὶ . . φανοῦσιν τέκνοις ὅσιός θ᾽ ὅσιος εὐναῖος γαμέτας* M. Haupt 1027 *φαίνωσι τέκνοις* Markland | *φανεροῖς τέκνοις ὅσαις τ᾽* O. Ribbeck | *τέκνοις* Heath | *τέκνοισιν ἐμοῖς* Hartung 1028 *ὡς ὅδ᾽* Hartung 1028 sq. *ὡς ὅδ᾽* (debebat *οἷος*) *ἦν ούμὸς γαμέτας συντηχθεὶς ὀργαῖς ἀδόλοις* F. Gu. Schmidt 1029 *συντηχθῶσ᾽* Musgrave

1030 *γενναίας ἀλόχῳ ψυχᾶς* Aldina, *γενναίας ψυχᾶς ἀλόχου* Hartung, *γενναίας ἀλόχοιο* Wilamowitz 1032 *λόγους*] *πόνους* F. Gu. Schmidt 1034 *δὶς τάλας* Markland | *δ᾽*] *τ᾽* Lenting 1035 *διπλοῦν τὸ πένθιμον δόμων ἔχων* Markland, *διπλοῦν κέντρον γε δαιμόνων ἔχων* Musgrave, *διπλῇ γε πενθίμως δόμων ἔχων* Lenting | *πένθος γε δαιμόνιον* Bothe

1043 fort. *πέφευγεν* 1044 *κάτισθ᾽ ὅπου* Herwerden 1048 *αὔρα*] *αὐδή* Reiske, *ἆρα* Wieseler, *αὖδα* Radermacher 1049 *ἤλυθες τήνδ᾽ εἰς πέτραν* Nauck | *εἰς τήνδε* (debebat *ταύτην*) *πέτραν* Reiske

1050 *ὁρμὴν φθάνοις ἂν* Camper 1056 etiam *οὐχ ὡς ἐπ᾽ ἀνδρὶ πενθίμῳ πρέπειν σ᾽ ὁρῶ* (vel *πρέπει σε δρᾶν*) Markland | *πενθίμως πρέπεις ὁρᾶν* Musgrave 1057 *πρᾶγμ᾽ εὔθυμον* Musgrave 1059 *καλλίνικον οἴσομαι* Kirchhoff

1063 *συμπλακεῖσα* vel *συντακεῖσα* Lenting, *ξὺν φθάνουσα* Bothe, *ἐνθανοῦσα* Camper 1064 *τί τοῦτο λῆμα σημαίνεις ἄφρον;* F. Gu. Schmidt | *σημαίνει σέθεν* Schenkl | *σαθρόν*] *σκεθρόν* Naber 1066 *ἐπὶ πολλῶν* Reiske 1068 *οὐδέ τοι σοὐφήσομαι δρᾶσαι* Herwerden

1070 *σῶμα*] *πτῶμα* (et *φίλον*) Madvig 1072 *ἰὼ ἰὼ τάλας* Hermann 1074 *σχέτλιε τόδε* Markland 1075 *τὸ πάντολμον εἶδες ὄψει* (vel *εἶργες ὄψ᾽, ὦ*) Herwerden | *ὦψαι* Hartung

1085 *εἴ τιν᾽ ἐξημάρτομεν* Markland 1086 *ἐξορθοίμεθ᾽ ἄν* Markland 1089 *εἰ δ᾽ εἰσιδὼν τόδ᾽ κἀξεπειράθην σαφῶς* Hartung, *εἰ δ᾽ ᾐσθόμην τε κἀξεπειράθην τόδε* Heimsoeth, *εἰ δ᾽ εὖ τόδ᾽ ἔγνων κἀξεπειράθην ἐγώ* R. Hirzel, *εἰ δ᾽ ἧς ἔχω νῦν ἐξεπειράθην τύχης* Schenkl | *εἰ δ᾽ αὐτὸς ἔμαθον* olim coniciebam, *εἰ δ᾽ ἦν πρόδηλον* Holzner | *τέκνων*] *τεκών* Canter, etiam *τότε* Elmsley, *ἅπαξ* Fritzsche, *πάλαι* Naber, *τορῶς* R. Prinz, *καλῶς* Holzner 1089 sq. *οὐ δ᾽ εἰς τόδ᾽. . κἀξεπειράθην, τέκνων οἷον . . γίγνεται κακόν*, deleto v. 1091, Bothe

1090 *τέκνων*] *κακόν* Toup. Versum delet Lennep 1091 *οὐκ ἄν ποτ᾽ αὖθις ἦλθον εἰς τὸ νῦν κακόν* Fritzsche | *κακοῦ* Toup, *κόρην* et 1093 *τοῖνδε νῦν* Camper 1092 *ὅστις γ᾽ ὀπύσας καὶ τεκὼν νεανίαν* Wilamowitz 1092 sq. *ὅστις φυτεύσας τήνδε καὶ νεανίαν τεκὼν ἄριστον εἶτα νῦν στερίσκομαι* Gu. Gilbert Post 1093 lacunam statuit Schenkl 1098 *ἥκιστα* Pierson | *ἥδιστα πρίν γ᾽ ἰδεῖν* (vel *πρίν ποτ᾽ ὄνθ᾽*), *ὅτ᾽* Elmsley | *ἥκιστα· πρὶν γὰρ δήποτ᾽* Hermann | *ἥδιστα πρὶν δή, τότε γ᾽ ὅτ᾽ ἦν* Hartung. Versum delet Wilamowitz

1101 *κατεῖχε χειροῖν* Elmsley | *οὐδὲν ἄξιον* olim Nauck 1102 *ἀρσένων γε* (vel *δὴ* vel *μὲν*) *μείζονες* Markland, *μείζονες γὰρ ἀρσένων* Nauck 1103 *δ᾽*] *τ᾽* Lenting

1110 *νώτοισι*] *νωθροῖσι* Brodeau | *λουτροῖσι καὶ στρωμναῖσι καὶ μαγεύμασι* Musgrave, *βρωτοῖσι καὶ ποτοῖσι μαγγανεύμασιν* Markland, *βρωτοῖσι καὶ στρωμναῖσι καὶ μαγεύμασιν* Hermann 1111 *ὀχετὸν*] *ὄλεθρον* Grotius. Versum delet Herwerden 1112 *ἐπειδὰν . . ὠφελῇ πόλιν* Hermann, *ἐπεὶ γῆν μηδὲν* (vel potius *ἐπεὶ οὐδὲν μηδέν'*) *ὠφέλουν πλέον* Burges, *ἐπειδὰν . . ὄφελος ὦσι γῇ* Bernhardy, *ἐπειδή γ' οὐδὲν ὠφελοῦσι γῆν* Tietzel 1114—64 inter septem matres et septem pueros distribuit Hermann, inter quattuor matres, decem ancillas, quinque pueros Kolster 1114 *ἰὼ ἰώ* Hermann | *τάδ', ἰδού, παίδων ἤδη φθιμένων* Musgrave, *τάδε δὴ φθιμένων* Jacobs | *ἀλλὰ τάδ' ἤδη παίδων φθιμένων* vel *τάδε δὴ παίδων τῶν καπφθιμένων* Blomfield, *τάδε τῶν παίδων καὶ δὴ φθιμένων* Bothe, *καὶ μὴν φθιμένων τάδε δὴ παίδων* Wilamowitz 1115 *λαβοῦ, ἀμφίπολε* (vel *ἀμφίπολος*) Herwerden 1116 sq. verba *οὐ γὰρ . . πένθους* delet Herwerden 1118 *πόλλ' ὧδε χρόνου ζώσης μέτρα δὴ* Musgrave, *πολλοῦ τε χρόνου μέτα δὴ ζώσης* vel *πολλοῦ μέτα δὴ ζώσης τε χρόνου* H. Cron 1118 sq. *πολλοῦ τε χρόνου ζωᾶς, μέγα δὴ καταλειβομένας ἄλγεσι πολλοῖς* Hermann, *πολὺ δὴ χρονίου ζωῆς με τί δεῖ καταλειβομένην γ' ἄλγεσι πολλοῖς* Kirchhoff, *πολλοῦ τε χρόνου ζωῆς μέγα δὴ καταλειβομένης ἄλγεσι πολλοῖς* Kayser. Duos versus delet Schenk 1119 *κατατριβομένης* vel *κατατρυχομένης* Nauck

1120 *τοῦδε θνατοῖς* Nauck 1125 *βάρος μὲν οὖν* Lenting | *ἀλγέων ἄτερ* Hermann, *ἀλγέων ἔχων* Paley 1128 *ναί· δάκρυα* Musgrave

1130 *σποδόν τε, πλῆθός γ'* Camper 1132 *ἰὼ ἰώ· ἐγὼ δ'* Heath 1135 *ποῦ πόνος τέκνων ἐμῶν* olim Nauck 1139 *εἰσί σοι, μᾶτερ, τέκνα* Aldina, *εἰσί μοι, ματέρες* Kirchhoff, *εἰσί μοι γεννάτορες* Heimsoeth, *εἰσίν* (*οἴμοι πάτερ*) Wilamowitz

1141 *τετακότα* (scil. *τέκνα*) Markland | *σποδῷ*] *πόνῳ* Reiske 1142 *ποταvοὶ διήνυσαν* Kolster 1143 *σὺ μὲν τῶν σῶν κλύεις, πάτερ, τέκνων* (deleto *γόους*) Bothe | *πάτερ, σὺ γὰρ τῶν σῶν* Markland, *πάτερ, σὺ μέντοι σῶν* Porson, *πάτερ, τῶν σῶν* Elmsley 1145 *γένοιτο τοῦτο* olim Nauck 1146 *ἔλθῃ* (et antea *ὅταν*) Dobree, *ἐξέλθοι* Heimsoeth, *ἂν μόλοι* Herwerden 1148 *γόων*] *πόνων* F. Gu. Schmidt 1149 *ἅλις τῶνδ' ἀλγέων πάρεστιν* olim Elmsley, etiam *ἅλις δ' ἀλγέων πάρεστι δή μοι* Hermann

1150 *ἔτ' ἆρ', ἔτ' Ἀσωποῦ* Hermann, *ἔτ' ἆρ' Ἀσωποῦ* Fix, *ἴσως ἔτ'* (vel *ποτ'*) *Ἀσωποῦ* Fritzsche | *δέρξεται* Reiske | *γάνος*] *νάπος* Heimsoeth 1151 *χαλκέοις σὺν ὅπλοις* Tyrwhitt 1152 *σοῦ φθιμένου πατρὸς* Fritzsche, *εἱμένον; ἢ πατρὸς* Kolster 1154 *φίλων . . γένυν τε θέντα σὸν* Camper | *τιθέντ' ἐμόν* Markland, qui *φίλον* delet, *θέντα παρὰ γένυν* (deleto *σόν*) Bothe 1157 *δυοῖν ἄχη* Wilamowitz 1157 sq. *σύνδυό γ' ἄχη ματέρι λιπόν· σὲ δ' κτἑ.* Fritzsche 1159 *ὅσον κάτω 'λιπεν* Heimsoeth

1160 *φέρ' αὖθις ἀμφὶ* Fix 1163 *ὦ* delebat olim Nauck | *ὦ τέκν', ἔβατ'· οὐκέτι φίλιον* Kirchhoff | *φίλιον* Markland 1164 *φίλος* delebat olim Nauck 1167 *ἀριστέων* Lenting 1168 *χὴ πόλις* Markland

1171 *τοῖσδε* Tyrwhitt 1178 *ἀγήρων γ'* Markland

1180 *τί δή ποθ'* Hermann. Versum delet Czwalina. Post hunc v. nonnulla deesse suspicatur Kirchhoff 1182 *ἔστιν* olim Nauck 1184 *ὠφελεῖν τὰ σά* Musgrave | *δρῶντα δ' αὐτὸν ὠφελεῖν* olim coniciebam

1190 ὀρκωμότης Camper 1193 θήσειν] στήσειν Nauck 1194 ἔλσωσιν πόλιν Palmer, ἐνδῶσιν δόλον Marchant 1194 sq. ἔλθωσιν χθόνα .. πρόσθεν Ἀργείων πόλιν Kirchhoff 1195 Ἀργείαν χθόνα Fix

1200 στῆσαι 'ξεφεῖτο Markland | (μυχίαν παρ' vel πρὸς ἐσχάραν vel μυχίᾳ πρὸς ἐσχάρᾳ Lenting), βώμιον πρὸς ἐσχάραν Hartung. Clausulam versus a librariis memoriae lapsu conformatam esse ad similitudinem Androm. v. 1240 putat Kirchhoff 1204 μνημεῖον ὅρκων (et μαρτυρήμαθ') Reiske 1205 κἀγχρώσῃς φόνον Reiske | δράσῃς φόνον Toup, χρώσῃς φόνῳ M. Seyffert, πράξῃς φόνον F. Gu. Schmidt 1208 ἔλσωσιν πόλιν Palmer 1208 sq. φόβον γὰρ Ἄργους . . λόχοισι θήσει F. Gu. Schmidt 1209 δερχθεῖσι θήσει Naber

1211 σῆμαθ' Musgrave 1212 Ἰσθμίου στενοῦ Reiske, Ἰσθμίας ὁδοῦ Heath, Ἰσθμίας χθονός Toup 1212 sq. Ἰσθμίου θεοῦ παῖ, σοὶ τάδ' εἶπον Markland 1215 ἐκδικήσοντες Markland 1217 μολὼν] παρὼν Lenting 1219 ἀλλ' οὐκ ὀκνεῖν Reiske

1226 post 1223 collocat A. Schmidt 1228 ἀπορθοῖς Markland, ἂν ὀρθοῖς Kirchhoff

Vocem ἀναδρομαί lacunae ante v. 263 statutae tribuit Markland addens: „nam istud v. 1000 προσέβΑΝ ΔΡΟΜΑΣ ἐξ ἐμῶν non video quomodo huc detorqueri possit".

NOTARUM INDEX.

L = codex Laurentianus 32, 2 chartaceus saec. XIV.
l = manus correctrices.
P = codex Palatinus, nunc Vaticanus 287 membranaceus saec. XIV.
p = manus correctrices.

Hos codices contulit R. Prinz. Cfr. etiam collationem Wilamowitzi Anal. Eur. p. 79 sqq.

De codice *P* ex *L* derivato (cf. ad v. 64, 171, 1164) et de ceteris vide quae ad Iphigeniam Tauricam praemonita sunt.

EURIPIDIS

FABULAE

EDIDERUNT

R. PRINZ ET N. WECKLEIN.

VOL. II. PARS III.

BACCHAE.

LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI.
MDCCCXCVIII.

EURIPIDIS

BACCHAE

EDIDIT

N. WECKLEIN.

LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI.
MDCCCXCVIII.

LIPSIAE: TYPIS B. G. TEUBNERI.

ΕΥΡΙΠΙΔΟΥ

ΒΑΚΧΑΙ

Ὑπόθεσις Βακχῶν.

Διόνυσον οἱ προσήκοντες οὐκ ἔφασαν εἶναι θεόν· ὃ δὲ αὐτοῖς τιμωρίαν ἐπέστησε τὴν πρέπουσαν. ἐμμανεῖς γὰρ ἐποίησε τὰς τῶν Θηβαίων γυναῖκας, ὧν αἱ τοῦ Κάδμου θυγατέρες ἀφηγούμεναι τοὺς θιάσους ἐξῆγον ἐπὶ τὸν Κιθαιρῶνα. Πενθεὺς δέ, ὁ τῆς Ἀγαύης παῖς, παραλαβὼν τὴν βασιλείαν ἐδυσφόρει τοῖς γινομένοις καί τινας μὲν τῶν Βακχῶν συλλαβὼν ἔδησεν, ἐπ' αὐτὸν δὲ τὸν θεὸν δμῶας ἀπέστειλεν. οἳ δὲ ἑκόντος αὐτοῦ κυριεύσαντες ἦγον πρὸς τὸν Πενθέα, κἀκεῖνος ἐκέλευσεν δήσαντας αὐτὸν ἔνδον φυλάττειν, οὐ λέγων μόνον ὅτι θεὸς οὐκ ἔστι Διόνυσος, ἀλλὰ καὶ πράττειν πάντα ὡς κατ' ἀνθρώπου τολμῶν. ὃ δὲ σεισμὸν ποιήσας κατέστρεψε τὰ βασίλεια, ἀγαγὼν δὲ εἰς Κιθαιρῶνα ἔπεισε τὸν Πενθέα κατόπτην γενέσθαι τῶν γυναικῶν λαμβάνοντα γυναικὸς ἐσθῆτα· αἳ δ' αὐτὸν διέσπασαν, τῆς μητρὸς Ἀγαύης καταρξαμένης. Κάδμος δὲ τὸ γεγονὸς καταισθόμενος τὰ διασπασθέντα μέλη συναγαγὼν τελευταῖον τὸ πρόσωπον ἐν ταῖς τῆς τεκούσης ἐφώρασε χερσίν. Διόνυσος δὲ ἐπιφανεὶς τὰ μὲν πᾶσι παρήγγειλεν, ἑκάστῳ δὲ ἃ συμβήσεται διεσάφησεν ἔργοις, ἵνα μὴ λόγοις ὑπό τινος τῶν ἐκτὸς ὡς ἄνθρωπος καταφρονηθῇ.

Ἀριστοφάνους γραμματικοῦ ὑπόθεσις.

Διόνυσος ἀποθεωθεὶς μὴ βουλομένου Πενθέως τὰ ὄργια αὐτοῦ ἀναλαμβάνειν εἰς μανίαν ἀγαγὼν τὰς τῆς μητρὸς ἀδελφὰς ἠνάγκασε Πενθέα διασπάσαι. ἡ μυθοποιία κεῖται παρ' Αἰσχύλῳ ἐν Πενθεῖ.

Argumenta om. *L* 5 *θιάσους*] Elmsley, *θράσους P* | *ἐξῆγον*] Kirchhoff, *εἰσῆγον P* | *Ἀγαύης* om. *P*, *ἀγαυῆς* in spatio vacuo relicto supplevit *p* 6 *παραλαβὼν*] Elmsley, *παραβὼν P* 7 *δμῶας*] scripsi, *ἄλλως P*, *ἄλλους* Kirchhoff, *ἀγγέλους* Elmsley 11 *ἀνθρώπου*] Hermann, *ἄνθρωπον P* 12 *κιθερῶνα P* 14 *κατα∗ξαμ̃ P*, *καταρξαμένης p* 15 *καταιθόμενος P*, corr. *p* 17 *τὰ μὲν*] Elmsley, *μὲν P* 18 sq. sensus requirere videtur: *διεσάφησεν, ἔργοις οὐ λόγοις τὸ θεῖον γένος τοῖς ἐν γένει ἐπιδείξας, ἵνα μὴ ὑπό τινος τῶν ἐκτὸς κτἑ.* 18 *ἐκτὸς P* 21 *ἀποθεωθεὶς*] *ἀπωσθεὶς* Tyrrell 23 *διασπάσαι*] Aldina, *διασπασθῆναι P*

Τὰ τοῦ δράματος πρόσωπα·

Διόνυσος.
χορός.
Τειρεσίας.
Κάδμος.
Πενθεύς.
θεράπων.
ἄγγελος.
ἕτερος ἄγγελος.
Ἀγαύη.

Personarum indicem in ordinem redegit Elmsley, nisi quod pro *Ἀγαύη* posuit *γυνή*, in *L P* hic est: *διόνυσος. πενθεύς. χορὸς* (*χορὸς βακχῶν P*). *θεράπων. τειρεσίας. ἄγγελος. κάδμος. ἕτερος ἄγγελος. γυνή* (*καὶ γυνή P*). Pro *θεράπων. ἄγγελος. ἕτερος ἄγγελος* accommodatius fuerit scribere *βουκόλος. θεράπων. ἕτερος θεράπων* | *διόνυσος ὁ προλογίζων* addit *L*.

ΔΙΟΝΥΣΟΣ.

Ἥκω Διὸς παῖς τήνδε Θηβαίαν χθόνα
Διόνυσος, ὃν τίκτει ποθ' ἡ Κάδμου κόρη
Σεμέλη λοχευθεῖσ' ἀστραπηφόρῳ πυρί·
μορφὴν δ' ἀμείψας ἐκ θεοῦ βροτησίαν
πάρειμι Δίρκης νάματ' Ἰσμηνοῦ θ' ὕδωρ.
ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας
τόδ' ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια
τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,
ἀθάνατον Ἥρας μητέρ' εἰς ἐμὴν ὕβριν.
αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε
τίθησι θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν
πέριξ ἐγὼ 'κάλυψα βοτρυώδει χλόῃ.
λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας
Φρυγῶν τε, Περσῶν ἡλιοβλήτους πλάκας
Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα
Μήδων ἐπῆλθον Ἀραβίαν τ' εὐδαίμονα
Ἀσίαν τε πᾶσαν, ἣ παρ' ἁλμυρὰν ἅλα
κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θ' ὁμοῦ
πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,
κἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς
τελετάς, ἵν' εἴην ἐμφανὴς δαίμων βροτοῖς,

εὐριπίδου πενθεύς minio suprascr. in *L*, *εὐριπίδου βάκχαι* in *P*. Cfr. schol. Aristoph. Ran. 67 1 *Θηβαίαν* gramm. Ambros. in Keil. anal. gramm. p. 10, 22 (ex Studemundi testimonio), Anecd. Chisiana de re metr. ed. Mangelsdorf p. 26, schol. Hephaest. p. 183, Priscian. II p. 151, *Θηβαίων LP*, schol. Tro. 1 4 fort. *βροτήσιον* 8 *Δίου*] Barnes, *δίου τε LP*, *τε* om. Plut. Sol. 1 | fort. *ζώσῃ φλογί* vel *ζώσης φλογός* 13 *τοὺς*] Elmsley, *τὰς LP* | etiam *τῶν πολυχρύσων* Elmsley. Cfr. Fragm. Trag. Gr. ed. Nauck Adesp. 322 p. 900[2] | *γύας L*, *γυίας lP*, *γύας* Strab. I p. 27 et XV p. 687 14 om. *L* | *Περσῶν*] Bothe, *Περσῶν θ' P* 15 *δύσχιμον*] Elmsley, *δύσχειμον LP* cum Strabone 16 *ἐπῆλθον* Strab. p. 687, *ἐπελθὼν LP* cum Strab. p. 27 | *ἀραβίαν LP*, *ἀρραβίαν l* 22 *εἴη P*

ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων χθόνα.
πρώτας δὲ Θήβας τάσδε γῆς Ἑλληνίδος
ἀνωλόλυξα, νεβρίδ᾽ ἐξάψας χροὸς
θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος,
ἐπεί μ᾽ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν,
Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,
Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος
ἐς Ζῆν᾽ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,
Κάδμου σοφίσμαθ᾽, ὧν νιν εἵνεκα κτανεῖν
Ζῆν᾽ ἐξεκαυχῶνθ᾽, ὅτι γάμους ἐψεύσατο.
τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησ᾽ ἐγὼ
μανίαις, ὄρος δ᾽ οἰκοῦσι παράκοποι φρενῶν·
σκευήν τ᾽ ἔχειν ἠνάγκασ᾽ ὀργίων ἐμῶν,
καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων ὅσαι
γυναῖκες ἦσαν ἐξέμηνα δωμάτων·
ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμιγμέναι
χλωραῖς ὑπ᾽ ἐλάταις ἀνορόφοις θ᾽ ἦνται πέτραις.
δεῖ γὰρ πόλιν τήνδ᾽ ἐκμαθεῖν, κεἰ μὴ θέλει,
ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων,
Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μ᾽ ὕπερ
φανέντα θνητοῖς δαίμον᾽ ὃν τίκτει Διί.
Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα
Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,
ὃς θεομαχεῖ τὰ κατ᾽ ἐμὲ καὶ σπονδῶν ἄπο
ὠθεῖ μ᾽ ἐν εὐχαῖς τ᾽ οὐδαμοῦ μνείαν ἔχει.
ὧν εἵνεκ᾽ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι
πᾶσίν τε Θηβαίοισιν. ἐς δ᾽ ἄλλην χθόνα,
τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,
δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις
ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους Βάκχας ἄγειν

20 post 22 transposuit Pierson | *χθόνα*] Christ. pat. 1595 *ἐς τήνδε πρῶτον ἦλθες Ἑβραίων χθόνα: πόλιν LP* 23 *δὲ LP, γε l* | *τάσδε*] Pierson, *τῆσδε LP* 25 *βέλος*] H. Stephanus, *μέλος LP* 26 *ἥκιστ᾽ ἐχρῆν LP* 30 *ὧν*] fort. *οὗ* | *οὕνεκα LP* 31 *ἐξεκαυχῶνθ᾽*] Elmsley, *ἐξεκαυχώμεθ᾽ LP* 32 *ᾤστρησ᾽*] Elmsley, *οἴστρησ᾽ LP* 37 fort. *ἀμμεμιγμέναι* 38 *ἀνορόφοις θ᾽*] scripsi, *ἀνορόφοις LP* | *ἦνται LP, εἶνται p* | *ἀνορόφους ἦνται πέτρας* Elmsley 46 *οὐδαμοῦ P* et Christ. p. 1571, *οὐδαμῶς L* 47 *οὕνεκ᾽ LP*

ζητῇ, ξυνάψω Μαινάσι στρατηλατῶν.
ὧν εἵνεκ' εἶδος θνητὸν ἀλλάξας ἔχω
μορφήν τ' ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.
ἀλλ', ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας,
θίασος ἐμὸς γυναῖκες, ἃς ἐκ βαρβάρων
ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,
ἄρασθε τἀπιχώρι' ἐν πόλει Φρυγῶν
τύμπανα, Ῥέας τε μητρὸς ἐμά θ' εὑρήματα,
βασίλειά τ' ἀμφὶ δώματ' ἐλθοῦσαι τάδε
κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.
ἐγὼ δὲ Βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς
ἐλθὼν ἵν' εἰσί, συμμετασχήσω χορῶν.

ΧΟΡΟΣ.

Ἀσίας ἀπὸ γαίας — stroph.
ἱερὸν Τμῶλον ἀμείψασα θοάζω
Βρομίῳ . . πόνον ἡδὺν κάματόν τ' εὐ-
κάματον, Βάκχιον εὐαζομένα.

τίς ὁδῷ τίς ὁδῷ; τίς; — antistr.
μελάθροις ἔκτοπος ἔστω, στόμα τ' εὔφη-
μον ἅπας ἐξοσιούσθω· τὰ νομισθέν-
τα γὰρ αἰεὶ Διόνυσον ὑμνήσω.

ὦ μάκαρ, ὅστις εὐδαίμων — stroph.
τελετὰς θεῶν εἰδὼς
βιοτὰν ἁγιστεύει
καὶ θιασεύεται ψυχὰν
ἐν ὄρεσσι βακχεύων
ὁσίοις καθαρμοῖσιν,
τά τε ματρὸς μεγάλας ὄρ-

52 συνάψω *P* 53 sq. delet G. Bernhardy (54 abicit Camper) 55 λιποῦσα *LP*, λιποῦσαι *l* et Christ. pat. 1602 et Strab. X p. 469 57 ἐκόμισ' ὀπαδοὺς Nauck | συνεμπόρους *L* 58 ἄρασθε] scripsi, αἵρεσθε *LP* 59 τύπανα Nauck 62 πτύχας *LP* 64 γαίας] Hermann, γᾶς *LP* 66 Βρομίῳ θεῷ Nauck | ἁδὺν Dindorf 67 post εὐαζομένα addidit θεόν *l* 69 εὔφαμον Dindorf 70 ἐξοσιούσθω *LP*, rasura corr. in ὁσιούσθω in *L* 71 διόνυσσον *L* | ὑμνήσω] κελαδῶ Nauck 75 θιασσεύεται *P* 76 ὄρεσσι] Elmsley, ὄρεσι *LP* 77 ὁσίοις *L*, ὁσίοισι *lP* | καθαρμοῖσιν] Elmsley, καθαρμοῖσι *P*, καθαρμοῖς in ras. scr. *l*

για Κυβέλας θεμιτεύων,
ἀνὰ θύρσον τε τινάσσων,
κισσῷ τε στεφανωθεὶς
Διόνυσον θεραπεύει.
ἴτε Βάκχαι, ἴτε Βάκχαι,
Βρόμιον παῖδα θεὸν θεοῦ
Διόνυσον κατάγουσαι
Φρυγίων ἐξ ὀρέων Ἑλλάδος εἰς
εὐρυχόρους ἀγυιάς, τὸν Βρόμιον·

ὅν ποτ' ἔχουσ' ἐν ὠδίνων antistr.
λοχίαις ἀνάγκαισι
πταμένας Διὸς βροντᾶς
νηδύος ἔκβολον μάτηρ
ἔτεκεν, λιποῦσ' αἰῶ-
να κεραυνίῳ πλαγᾷ·
λοχίοις δ' αὐτίκα νιν δέ-
ξατο θαλάμαις Κρονίδας Ζεύς,
κατὰ μηρῷ δὲ καλύψας
χρυσέαισιν συνερείδει
περόναις κρυπτὸν ἀφ' Ἥρας.
ἔτεκεν δ', ἁνίκα Μοῖραι
τέλεσαν, ταυρόκερων θεὸν
στεφάνωσέν τε δρακόντων
στεφάνοις, ἔνθεν ἄγραν θηροτρόφον
Μαινάδες ἀμφιβάλλονται πλοκάμοις.

ὦ Σεμέλας τροφοὶ Θῆ- stroph.
βαι, στεφανοῦσθε κισσῷ·
βρύετε βρύετε χλοήρει

---

79 *θεμιτεύων*] Musgrave, *θεμιστεύων* *LP* 81 *κατὰ κισσῷ στεφανωθεὶς* Hermann 82 *διόνυσσον* *L* 83 *ὦ ἴτε* priore loco *P* et ante ras. *L* 87 *εὐρυχόρους*] Barnes, *εὐρυχώρους* *L* et fort. ex *εὐρυχόρους* factum *P* 89 fort. *λοχίοις* 92 *ἔτεκε* *LP* 93 *κεραυνίω* *L*, *κεραυνία* *P* | *πληγᾶ* *LP*, *πλαγᾶ* *l* 95 *θαλάμαις*] scripsi, *θαλάμοις* *LP* 97 *χρυσέαις* *LP*, *χρυσέαισιν* *l*, *χρυσέαισι ξυνερείδει* Bothe 102 *θηροτρόφον*] de quo etiam Musgrave cogitavit, scripsi, *θηροτρόφοι* *P* et ut vid. ante ras. *L*, *θυρσοφόροι* *l* 107 *χλοήρει*] Hermann post Musgravium, *χλοηρεῖ* *LP*, *α* super *εῖ* scripsit *l*

μίλακι καλλικάρπῳ
καὶ καταβακχιοῦσθε
δρυὸς ἢ 'ν ἐλάτας κλάδοισι,
στικτῶν τ' ἐνδυτὰ νεβρίδων
στέφετε λευκοτρίχων πλοκάμων
μαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς
ὁσιοῦσθ'· αὐτίκα γᾶ πᾶσα χορεύσει,
Βρόμιος εὖτ' ἂν ἄγῃ θιάσους
εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει
θηλυγενὴς ὄχλος
ἀφ' ἱστῶν παρὰ κερκίδων τ'
οἰστρηθεὶς Διονύσῳ.

ὦ θαλάμευμα Κουρή- antistr.
των ζάθεοί τε Κρήτας
Διογενέτορες ἔναυλοι,
ἔνθα τρικόρυθες ἄντροις
βυρσότονον κύκλωμα
τόδε μοι Κορύβαντες ηὗρον·
ἀνὰ δὲ βάκχια συντόνῳ
κέρασαν ἁδυβόᾳ Φρυγίων
αὐλῶν πνεύματι ματρός τε Ῥέας ἐς
χέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν·
παρὰ δὲ μαινόμενοι Σάτυροι
ματέρος ἐξανύσαντο θεᾶς,
ἐς δὲ χορεύματα
συνῆψαν τριετηρίδων,
οἷς χαίρει Διόνυσος.

108 *μίλακι LP*, *σμίλακι l* | *καλικάρπω L* 109 *καταβαχιοῦσθε L*, corr. *l* 110 *'ν ἐλάτας κλάδοισι*] Blomfield, *ἐλάτας κλάδοισιν P* et ante ras. *L*, *ἐλάτας ἐν κλάδοις l* 111 *ἐνδυκτὰ P* 115 *εὖτ' ἂν ἄγῃ*] Elmsley, *ὅτ' ἄγη LP*, *ὅστις ἄγει* ut videtur *l* 118 *ἀμφ' ἱστῶν P* et ut vid. ante ras. *L* | fort. *τ'* delendum 119 *διονύσσῳ P* 121 *ζαθέου* Dindorf | *κρήτας LP*, *κρῆτες* ut vid. *l*. Eadem varietas in libris Strabonis p. 469 123 *ἔνθα* circulo inclusit *l* | *ἄντροις*] Musgrave, *ἐν ἄντροις LP*, *ἀνθοῖς* Strab. p. 469 125 *ηὗρον LP*, *εὗρον l* 126 *βάκχια* apogr. Paris., *βακχεία LP*, *βακχείῳ* Strabo | *ἀνὰ δ' ἀράγματα τυμπάνων* Sandys 127 *ἁδυβόᾳ*] Elmsley, *ἡδυβόα LP*, *ἁδυβοᾶν* ex Strab. *κέρας ἀνὰ δύο βοᾶν* Schoene 128 *τε* fere erasum in *L* 129 *εὐάσμασι*] Canter, *ἐν ἄσμασι LP*, *ἔν τ' ἄσμασι l* (*καλλίκτυπον εὔασμα* Strabo) 131 *θεᾶς*] *Ῥέας* Strabo 133 *προσῆψαν* Strabo 134 *οἷς* Strabo, *αἷς LP*

ἡδὺς ἐν οὔρεσιν, ὃς ἂν
ἐκ θιάσων δρομαίων
πέσῃ πεδόσε, νεβρίδος ἔχων
ἱερὸν ἐνδυτόν, ἀγρεύων
αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν,
ἱέμενος εἰς ὄρεα Φρύγια, Λύδια,
ὃ δ' ἔξαρχος Βρόμιος, εὐοῖ.
ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δ' οἴνῳ, ῥεῖ δὲ μελισσᾶν
νέκταρι, Συρίας δ' ὡς λιβάνου καπνός.
ὁ Βακχεὺς δ' ἔχων
πυρσώδη φλόγα πεύκας
ἐκ νάρθηκος ἀίσσει
δρόμῳ καὶ χοροῖς ἐρεθίζων πλανάτας
ἰαχαῖς τ' ἀναπάλλων,
τρυφερὸν πλόκαμον εἰς αἰθέρα ῥίπτων.
ἅμα δ' [ἐπ'] εὐάσμασιν ἐπιβρέμει
τοιάδ'· ὦ ἴτε Βάκχαι,
ὦ ἴτε Βάκχαι, Πακ-
τωλοῦ χρυσορόου χλιδᾷ
μέλπετε τὸν Διόνυσον
βαρυβρόμων ὑπὸ τυμπάνων,
εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν
ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,
λωτὸς ὅταν εὐκέλαδος
ἱερὸς ἱερὰ παίγματα
βρέμῃ, σύνοχα φοιτάσιν

135 ἁδὺς Dindorf, ἡδύ γ' Dobree, fort. ἁδὺ δ' | ὄρεσιν *LP*, οὔρεσιν *l* | ὃς ἂν] Rob. Gompf, ὅταν *LP*, εὖτ' ἂν Dindorf, fort. ὅστις ἂν   137 πέσῃ *L*, πεύσῃ *P*, fort. παίσῃ | πεδόσσε *P*   138 ἀγ∗ρεύων *L*, ἀγορεύων *P*   141 εὔ οἴ *L*, εὖ οἶ *P*   144 νέκταρ συρείας *P* | δ' ὡς] fort. δὲ θρῴσκει   145 ἔχων πῦρ corr. in ἔχων *P*   146 sq. inverso ordine, sed transpositionis notis (β α) additis habet *L*   148 πλάνας *P*. Fort. δρόμῳ καὶ πλανάτας ἐρεθίζων   149 ἂν ἀπ' ἄλλων *L*, ἀναπαλλων *P*   150 πλόκαμον] πλόκον Burges   151 ἐπ' delevit post Elmsleium Hartung | ἐπιβρέμει *P*, ἐπϊβρέμει ἐπι λίγει' ἠχεῖ *L*, superscr. περισσόν *l*   153 ὦ erasum in *L*   153 sq. Πακτωλοῦ] scripsi, τμώλου *LP*   155 διόνυσσον *L*   159 fort. Φρυγίοισι | βοαῖς eraso λ inter ο et α *P*   161 παίσματα Herwerden   164 βρέμη *L*, βρέμει super ει scripto η *P*

εἰς ὄρος εἰς ὄρος· ἡδομένα δ' ἄρα,
πῶλος ὅπως ἅμα ματέρι φορβάδι,
κῶλον ἄγει ταχύπουν σκιρτήμασι Βάκχα.

ΤΕΙΡΕΣΙΑΣ.

τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων,
Ἀγήνορος παῖδ', ὃς πόλιν Σιδωνίαν
λιπὼν ἐπύργωσ' ἄστυ Θηβαίων τόδε.
ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι
ζητεῖ νιν· οἶδε δ' αὐτὸς ὧν ἥκω πέρι
ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ,
θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν
στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν.

ΚΑΔΜΟΣ.

ὦ φίλταθ', ὡς σὴν γῆρυν ᾐσθόμην κλύων
σοφὴν σοφοῦ παρ' ἀνδρός, ἐν δόμοισιν ὤν·
ἥκω δ' ἕτοιμος τήνδ' ἔχων σκευὴν θεοῦ·
δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς
[Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς]
ὅσον καθ' ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.
ποῖ δεῖ χορεύειν, ποῦ καθιστάναι πόδα
καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι
γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός.
ὡς οὐ κάμοιμ' ἂν οὔτε νύκτ' οὔθ' ἡμέραν
θύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθ' ἡδέως
γέροντες ὄντες. ΤΕΙ. *ταὔτ' ἐμοὶ πάσχεις ἄρα·*
κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.
ΚΑ. *οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;*
ΤΕΙ. *ἀλλ' οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι.*

165 *ἀδομένα* Dindorf 169 *βάκχα*] Musgrave, *βάκχου* *LP* 170 ΤΕΙΡ. *LP*, ΘΕΡ. *l* | *ἐκκάλει*] Bergler, *ἐκκαλεῖ* *LP* 173 ΤΕΙΡ. praescriptum in *L* 174 *ζητῶ* Herwerden 179 fort. *ἔνδον ὢν ὅμως* 181 *θυγατρὸς*] *παιδὸς* Elmsley 182 delevit Dobree (omisit Christ. pat. 1152). Cfr. 860 | *πέφην'* *LP*, *πέφηνεν* *l* 183 *δυνατόν*] *δαίμον'* Naber 184 *δεῖ*] Aldina, *δὴ* *LP* | *ποῦ*] scripsi, *ποῖ* *LP* 188 *ἡδέως*] Milton, *ἡδέων* *LP*, *ἡδονῇ* Nauck 189 *ταὔτ' ἐμοὶ*] L. Dindorf, *ταυτά μοι* *LP* 190 nota Cadmi hic praescripta personarum notas usque ad 200 permutat *P* 192 *ὁμοίως ὁ θεὸς ἂν* Porson, *ὁμοίαν ὁ θεὸς ἂν* Elmsley, fort. *ὁμοίως ἂν θεὸς* | *ἔχει* scripto *οι* super *ει* *P*

ΚΑ. γέρων γέροντα παιδαγωγήσω σ' ἐγώ.
ΤΕΙ. ὁ θεὸς ἀμοχθεὶ κεῖσε νῷν ἡγήσεται.
ΚΑ. μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν;
ΤΕΙ. μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δ' ἄλλοι κακῶς.
ΚΑ. μακρὸν τὸ μέλλειν· ἀλλ' ἐμῆς ἔχου χερός.
ΤΕΙ. ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.
ΚΑ. οὐ καταφρονῶ 'γὼ τῶν θεῶν θνητὸς γεγώς.
ΤΕΙ. οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσι.
πατρίους παραδοχὰς ἅς θ' ὁμήλικας χρόνῳ
κεκτήμεθ', οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,
οὐδ' εἰ δι' ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.
ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,
μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν.
οὐ γὰρ διῄρηχ' ὁ θεὸς εἴτε τὸν νέον
χρῄζει χορεύειν εἴτε τὸν γεραίτερον,
ἀλλ' ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν
κοινάς, δι' ἀριθμῶν δ' οὐδὲν αὔξεσθαι θέλει.
ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδ' οὐχ ὁρᾷς,
ἐγὼ προφήτης σοι λόγων γενήσομαι.
Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,
Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς.
ὡς ἐπτόηται· τί ποτ' ἐρεῖ νεώτερον;

ΠΕΝΘΕΥΣ.

ΠΕ. ἔκδημος ὢν μὲν τῆσδ' ἐτύγχανον χθονός,
κλύω δὲ νεοχμὰ τήνδ' ἀνὰ πτόλιν κακά,
γυναῖκας ἡμῖν δώματ' ἐκλελοιπέναι
πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις
ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα
Διόνυσον ὅστις ἔστι τιμῶσας χοροῖς·

194 ἀμοχθὶ Elmsley | νῶϊν *LP*, συνίζησις superscr. *l* 195 βακχείω *LP*, βακχίω *lp* 198 fort. ξυνάπτω . . χέρας 200 οὐδ' ἐνσοφιζόμεσθα Musgrave | δαίμοσιν *lP* 201 πατρίους] ex Plut. Mor. p. 756 B (ἡ πάτριος καὶ παλαιὰ πίστις) Valckenaer, π͞ρς *L*, πατρὸς *P* | θ'] γ' Reisig, fort. delendum 202 καταβαλεῖ] Scaliger, καταβάλλει *L*, καταβάλλη *P* 203 ἄκρας—φρενός Plut. l. l. | εὕρηται *LP* 204 ἐρεῖ ex ἀρεῖ ut vid. factum in *P* 205 χορεύειν factum ex χωρεύειν in *P* 207 χρῄζει] scripsi, εἰ χρὴ *LP* | χηρεύειν *P* 209 δι' ἀριθμὸν δ' οὐδέν' Heath. Versum delet Bernhardy 210 personae notam om. *P* 211 προφήτης] fort. ὑποφήτης 215 τῆσδ' ex τήνδ' factum in *P* 217 δώματ' *L*, σώματ' *P* 220 διόνυσος *P*

πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι
κρατῆρας, ἄλλην δ' ἄλλοσ' εἰς ἐρημίαν
πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,
πρόφασιν μὲν ὡς δὴ Μαινάδας θυοσκόους,
τὴν δ' Ἀφροδίτην πρόσθ' ἄγειν τοῦ Βακχίου.
ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας
σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις·
ὅσαι δ' ἄπεισιν, ἐξ ὄρους θηράσομαι,
Ἰνώ τ' Ἀγαύην θ', ἥ μ' ἔτικτ' Ἐχίονι,
Ἀκταίονός τε μητέρ', Αὐτονόην λέγω.
καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν
παύσω κακούργου τῆσδε βακχείας τάχα.
λέγουσι δ' ὥς τις εἰσελήλυθε ξένος
γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός,
ξανθοῖσι βοστρύχοισιν εὐόσμοις κομῶν,
οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,
ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται
τελετὰς προτείνων εὐίους νεάνισιν.
εἰ δ' αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης,
παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε
κόμας, τράχηλον σώματος χωρὶς τεμών.
[ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,
ἐκεῖνος ἐν μηρῷ ποτ' ἐρράφθαι Διός,
ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις
σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.
ταῦτ' οὐχὶ δεινῆς ἀγχόνης ἔστ' ἄξια,
ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος;]
ἀτὰρ τόδ' ἄλλο θαῦμα, τὸν τερασκόπον

222 *δ' ἄλλος L* 223 *πτώσουσαν P*, fort. *πτήσσουσαν* 227 *πανδήμοις* mut. in *πανδήμοισι L*, *πανδήμοις P* | *στέγαις L*, *δόμοις P* 229 *οἰνώ* corr. in *ἰνώ L* | *ἀγαυήν* solent exhibere *LP* 229 sq. delet Collmann 233 *ὥς τις*] Aldina, *ὅστις LP* | *εἰσελήλυθεν P*, corr. *p* 235 *εὐόσμοις κομῶν*] Badham, *εὔοσμον κόμην LP* 236 *οἰνῶπας ὄσσοις*] Scaliger (*οἰνωπὰς ὄσσοις* Aldina), *οἰνωπά τ' ὄσσοις L*, *οἰνωπὰς τ' ὄσοις P*, *οἰνώπὰς τε γ' ὅσσοις p*, *οἰνωπός, ὄσσοις* Barnes 237 *συγγίνεται LP* 239 fort. *εἴσω τοῦδε . . ξίφους.* Cfr. Or. 1531 242—47 interpolati videntur (243 delevit Dindorf, 242—45 Pfander) 243 *ἐρράφθαι*] Reiske, *ἐρράφη LP* 244 *λαμπάσι P* 246 *δεινὰ κἀγχόνης* A. Mau | *ἀγχόνης ἐπάξια* Elmsley 248 *ἄλλον P*

ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ
πατέρα τε μητρὸς τῆς ἐμῆς, πολὺν γέλων,
νάρθηκι βακχεύοντ᾽· ἀναίνομαι, πάτερ,
τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.
οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν
θύρσου μεθήσεις χεῖρ᾽, ἐμῆς μητρὸς πάτερ;
σὺ ταῦτ᾽ ἔπεισας, Τειρεσία· τόνδ᾽ αὖ θέλεις
τὸν δαίμον᾽ ἀνθρώποισιν ἐσφέρων νέον
σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.
εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,
καθῆσ᾽ ἂν ἐν Βάκχαισι δέσμιος μέσαις,
τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ
ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,
οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.
ΧΟ. *τῆς δυσσεβείας. ὦ ξέν᾽, οὐκ αἰδῇ θεοὺς*
Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,
Ἐχίονος δ᾽ ὢν παῖς καταισχύνεις γένος;
ΤΕΙ. *ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς*
καλὰς ἀφορμάς, οὐ μέγ᾽ ἔργον εὖ λέγειν·
σὺ δ᾽ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
ἐν τοῖς λόγοισι δ᾽ οὐκ ἔνεισί σοι φρένες.
θρασὺς δὲ δυνατὸς καὶ λέγειν οἷός τ᾽ ἀνὴρ
κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.
οὗτος δ᾽ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς,
οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
καθ᾽ Ἑλλάδ᾽ ἔσται. δύο γάρ, ὦ νεανία,
τὰ πρῶτ᾽ ἐν ἀνθρώποισι· Δημήτηρ θεά·
γῆ δ᾽ ἐστίν, ὄνομα δ᾽ ὁπότερον βούλει κάλει·
αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·
ὃς δ᾽ ἦλθεν ἐπὶ τἀντίπαλον, ὁ Σεμέλης γόνος

251 *βακχεύοντ᾽ LP*, *βακχεύοντας l* | *πάτερ* supplementum metrici ducit Kirchhoff 252 *ἔχον* ex *ἔχων* fecit *L* 257 *φέρων LP*, *φέρειν l* 261 *γίνεται LP* | *γάνος L*, *γάμος P* 263 *δυσσεβείας*] Reiske, *εὐσεβείας LP*, *ἀσεβείας* Christ. pat. 191 264 post 265 collocat Musgrave 265 *καταισχυνεῖς* Cobet 270 *θρασύς τε P* | *δυνατὸς*] fort. *δρᾶσαι* 270 sq., quos habet Stob. flor. 45, 2, delet Dindorf 271 *κακὸν πολίταις* Musgrave | *γίνεται LP* 276 *ὄνομα L*, *ὀπόμα P* (scilicet aberrante oculo ad *ὁπότερον*) 278 *ὃς δ᾽*] Fix, *ὅδ᾽ LP* (*ὃ δ᾽* Musgrave) | *ἦλθ᾽ P*

βότρυος ὑγρὸν πῶμ' ηὗρε κεἰσηνέγκατο
θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς
λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
ὕπνον τε λήθην τῶν καθ' ἡμέραν κακῶν
δίδωσιν, οὐδ' ἔστ' ἄλλο φάρμακον πόνων.
οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,
ὥστε διὰ τοῦτον τἀγάθ' ἀνθρώπους ἔχειν.
[καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς
μηρῷ; διδάξω σ' ὡς καλῶς ἔχει τόδε.
ἐπεί νιν ἥρπασ' ἐκ πυρὸς κεραυνίου
Ζεύς, ἐς δ' Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,
Ἥρα νιν ἤθελ' ἐκβαλεῖν ἀπ' οὐρανοῦ·
Ζεὺς δ' ἀντεμηχανήσαθ' οἷα δὴ θεός.
ῥήξας μέρος τι τοῦ χθόν' ἐγκυκλουμένου
αἰθέρος, ἔθηκε τόνδ' ὅμηρον ἐκδιδοὺς
Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν
βροτοὶ τραφῆναί φασιν ἐν μηρῷ Διός,
ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς
Ἥρᾳ ποθ' ὡμήρευσε, συνθέντες λόγον.]
μάντις δ' ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·
ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμ' ἔλθῃ πολύς,
λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·
στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν
φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.
[μανία δὲ καὶ τοῦτ' ἐστὶ Διονύσου πάρα.]
ἔτ' αὐτὸν ὄψει κἀπὶ Δελφίσιν πέτραις

279 πῶμ'] Elmsley, πόμ' *LP* | εὗρε *LP* | fort. κεἰσηγήσατο 281 πληθῶσιν *P*, corr. *p* 284 sq. delet Dindorf, 286—297 Boeckhium secutus seclusit idem 289 δ'] τ' Scaliger | Ὄλυμπον . . θεόν] ὅμιλον . . θεῶν Mekler, fort. δῶμα . . θεῶν 294 Διόνυσον] fort. εἴδωλον | νείκεσιν Usener 295 ῥαφῆναι Pierson | ἐκ μρσ διός *P* 297 ὡμήρευσεν *LP*, corr. *lp* 300 sq. delet Hartung 302 ἄρεως *LP*, ἄρεος *p* 304 θίγειν *LP* 305 delevit Pierson 306 ἐν δελφοῖς ante ἔτ' habet *L* | δελφίσι *L*, δελφοῖσιν *P* | πέτραις in *L* erasit praeter π et in marg. scripsit πέτραις manus non multo recentior alias non obvia. Prope illud π in ras. scriptum ν quod quid velit non apparet

πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,
πάλλοντα καὶ σείοντα Βακχεῖον κλάδον,
μέγαν τ' ἀν' Ἑλλάδ'. ἀλλ' ἐμοί, Πενθεῦ, πιθοῦ·
μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,
μηδ', ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ,
φρονεῖν δόκει τι· τὸν θεὸν δ' ἐς γῆν δέχου
καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.
οὐχ ὁ Διόνυσος ἀφρονεῖν ἀναγκάσει
γυναῖκας ἐς τὴν Κύπριν, ἀλλ' ἐν τῇ φύσει
[τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ' ἀεί]
τοῦτο. σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ' ἥ γε σώφρων οὐ διαφθαρήσεται.
ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις
πολλοί, τὸ Πενθέως δ' ὄνομα μεγαλύνῃ πόλις·
κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.
ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς,
κισσῷ τ' ἐρεψόμεσθα καὶ χορεύσομεν,
πολιὰ ξυνωρίς, ἀλλ' ὅμως χορευτέον,
κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.
μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις
ἄκη λάβοις ἂν οὔτ' ἄνευ τούτων νόσου.
ΧΟ. *ὦ πρέσβυ, Φοῖβόν τ' οὐ καταισχύνεις λόγοις,*
τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.
ΚΑ. *ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν.*
οἴκει μεθ' ἡμῶν, μὴ θύραζε τῶν νόμων.
νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.
κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φής,
παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς
ὡς ἔστι, Σεμέλη θ' ἵνα δοκῇ θεὸν τεκεῖν,
ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.

307 *πεύκοισι P* 308 *πάλλοντα*] Matthiae, *βάλλοντα LP* 309 *μέγαν τὰν P* 310 *ἀνθρώποις*] *ἐν βροτοῖς* F. Gu. Schmidt 311 *νοσῇ*] Aldina, *νοσεῖ LP* 314 *ἀφρονεῖν*] Salmasius, *σωφρονεῖν LP*, *μὴ* supra *σ* scr. *p*, *μὴ σωφρονεῖν* Stob. flor. 74, 8 316 omisit Stobaeus flor. 74, 8, habet 5, 15, delevit Kirchhoff. Cfr. Hipp. 79 318 *νοῦς ἥ γε σώφρων* Camper 320 *ὄνομα*] Aldina, *οὔνομα LP* 327 *νόσου*] Dobree, *νοσεῖς LP* 333—36 suspectos habet Nauck . 334 *λεγέσθω*] *νεμέσθω* F. Gu. Schmidt 335 *Σεμέλη θ'*] Tyrwhitt, *σεμέλης LP* 336 *ἡμῶν* Scaliger

ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,
ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο
διεσπάσαντο, κρείσσον' ἐν κυναγίαις
Ἀρτέμιδος εἶναι κομπάσαντ', ἐν ὀργάσιν.
ὃ μὴ πάθῃς σύ, δεῦρό σου στέψω κάρα
κισσῷ· μεθ' ἡμῶν τῷ θεῷ τιμὴν δίδου.
ΠΕ. οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δ' ἰών,
μηδ' ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;
τῆς σῆς δ' ἀνοίας τόνδε τὸν διδάσκαλον
δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,
ἐλθὼν δὲ θάκους τοῦδ' ἵν' οἰωνοσκοπεῖ
μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,
ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,
καὶ στέμματ' ἀνέμοις καὶ θυέλλαισιν μέθες.
μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.
οἳ δ' ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε
τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον
καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.
κἄνπερ λάβητε, δέσμιον πορεύσατε
δεῦρ' αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν
θάνῃ πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.
ΤΕΙ. ὦ σχέτλι', ὡς οὐκ οἶσθα ποῦ ποτ' εἶ λόγων.
μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν.
στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα
ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου
ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον
δρᾶν. ἀλλ' ἕπου μοι κισσίνου βάκτρου μέτα,
πειρῶ δ' ἀνορθοῦν σῶμ' ἐμόν, κἀγὼ τὸ σόν·
γέροντε δ' αἰσχρὸν δύο πεσεῖν· ἴτω δ' ὅμως.
τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον.
Πενθεὺς δ' ὅπως μὴ πένθος εἰσοίσει δόμοις

337 ἀκτέωνος ex ἀκταίωνος rasura fecit *L* (sic scribendum esse monuit Elmsley), ἀκταίωνος *P* 338 τὸν *LP*, ὃν *l* 339 κυναγίαις] Matthiae, κυνηγίαις *LP* 341 σου] σοι (vel σὸν) Herwerden 343 χεῖρα καὶ *L* | Adesp. 108 N. ἄπερρε· μή μοι στέφανον ἀμφιθῇς κάρᾳ dittographia huius v. esse videtur 345 σῆς δ'] Matthiae, σῆς *LP* 346 δίκην] Elmsley, δίκη *LP* 347 τοῦδ'] Musgrave, τούσδ' *LP* | οἰωνοσκοπῇ *P* 348 τριαίνης *P* 365 γέροντες *P*

τοῖς σοῖσι, Κάδμε· μαντικῇ μὲν οὐ λέγω,
τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει.

ΧΟ. Ὁσία πότνα θεῶν, stroph.
Ὁσία δ' ἃ κατὰ γᾶν
χρυσέαν πτέρυγα φέρεις,
τάδε Πενθέως ἀίεις;
ἀίεις οὐχ ὁσίαν
ὕβριν ἐς τὸν Βρόμιον,
τὸν Σεμέλας, τὸν παρὰ καλλιστεφάνοις
εὐφροσύναις δαίμονα πρῶ-
τον μακάρων; ὃς τάδ' ἔχει,
θιασεύειν τε χοροῖς
μετά τ' αὐλοῦ γελάσαι
ἀποπαῦσαί τε μερίμνας,
ὁπόταν βότρυος ἔλθῃ
γάνος ἐν δαιτὶ θεῶν,
κισσοφόροις δ' ἐν θαλίαις
ἀνδράσι κρατὴρ ὕπνον ἀμφιβάλλῃ.

ἀχαλίνων στομάτων antistr.
ἀνόμου τ' ἀφροσύνας
τὸ τέλος δυστυχία·
ὁ δὲ τᾶς ἡσυχίας
βίοτος καὶ τὸ φρονεῖν
ἀσάλευτόν τε μένει
καὶ συνέχει δώματα· πόρσω γὰρ ὅμως
αἰθέρα ναίοντες ὁρῶ-
σιν τὰ βροτῶν οὐρανίδαι.
τὸ σοφὸν δ' οὐ σοφία
τό τε μὴ θνητὰ φρονεῖν.

369 πράγμασι *LP*, corr. *l* 372 χρυσέαν] Brunckio monente Matthiae, χρύσεα *L*, χρυσέα *P* | χρύσεα σκῆπτρα φέρεις Elmsley, χρυσέᾳ πτέρυγι φέρῃ Thompson 373 τάδε] Aldina, τὰ δὲ *LP* 375 ἐς hic habet *P* 379 θιεύσειν *P* 383 θεῶν] fort. φίλον 385 ἀμφιβάλλῃ] Barnes, ἀμφιβάλῃ (ἀμφὶ βάλῃ) *LP* 389 ἁσυχίας Dindorf 392 δώματα *P*, δῶμα in ras. scr. *l* | πόρσω γὰρ] Elmsley, πόρρω γὰρ Stob. flor. 58, 3, πρόσω γὰρ ἀλλ' *LP* 394 ὁρῶσιν *L*, sed σιν in ras. scr. *l*, ὁρῶσι *P* 396 θνατὰ Elmsley

βραχὺς αἰών· ἐπὶ τούτῳ
δὲ τίς ἂν μεγάλα διώκων
τὰ παρόντ' οὐχὶ φέροι;
μαινομένων οἵδε τρόποι
καὶ κακοβούλων παρ' ἔμοιγε φωτῶν.

ἱκοίμαν ποτὶ Κύπρον, stroph.
νᾶσον τᾶς Ἀφροδίτας,
ἐν ᾇ θελξίφρονες νέμον-
ται θνατοῖσιν Ἔρωτες,
Πάφον ἂν ἑκατόστομοι
Βωκάρου ποταμοῦ ῥοαὶ
καρπίζουσιν ἄνομβροι.
οὗ θ' ἁ καλλιστευομένα
Πιερία μούσειος ἕδρα,
σεμνὰ κλιτὺς Ὀλύμπου·
ἐκεῖσ' ἄγε μ', ὦ Βρόμιε Βρόμιε,
πρόβακχ' εὔιε δαῖμον.
ἐκεῖ Χάριτες, ἐκεῖ δὲ Πόθος·
ἐκεῖ δὲ Βάκχαις θέμις ὀργιάζειν.

ὁ δαίμων ὁ Διὸς παῖς antistr.
χαίρει μὲν θαλίαισιν,
φιλεῖ δ' ὀλβοδότειραν Εἰ-
ρήναν, κουροτρόφον θεάν.
ἴσα δ' ἔς τε τὸν ὄλβιον
τόν τε χείρονα δῶκ' ἔχειν
οἴνου τέρψιν ἄλυπον·
μισεῖ δ' ᾧ μὴ ταῦτα μέλει,

398 δὲ τίς] Madvig, δέ τις *LP* | τὰ μεγάλα *P*, μακρὰ Heimsoeth 399 φέροι] Tyrwhitt, φέρει *LP* 400 μαινομένων δ' Stob. fl. 22, 17 401 ἐμοὶ *L*, ἔμοιγε *lP* 402 Κύπρον] Elmsleium secutus Hermann, τὰν κύπρον *LP* 403 νᾶσον τὰν E. Petersen 404 ἐν ᾇ] Nauck, ἵνα *LP*, ἵν' οἱ Heath 406 Πάφον] Hermann, Πάφον θ' *LP* 407 Βωκάρου] Meursius, βαρβάρου *LP* 408 ἄνομβρον Matthiae 409 οὗ θ' ἁ] Schoene, ὅπου δ' ἁ *LP*, sed δ' ἁ delevit *l*, ποῦ δ' ἁ Nauck 410 πιερεία *P* 411 κλιτὺς] Canter, κλειτὺς *LP* 412 μ', ὦ] Hartung Hermannum secutus, με *LP* 413 πρόβακχ' εὔιε] Hermann, προβακχήιε *LP* | δαίμων *l* 415 Βάκχαις] Kirchhoff, βάκχαισιν *L*, βάκχαισι *P* 419 εἰρήνην *P* 421 ἴσα *LP*, ἴσαν *l* 422 χείρον' ἔδωκ' Seidler

κατὰ φάος νύκτας τε φίλας
εὐαίωνα διαζῆν.
σοφὸν δ' ἀπέχειν πραπίδα φρένα τε
περισσῶν παρὰ φωτῶν·
τὸ πλῆθος ὅ τι τὸ φαυλότερον
ἐνόμισε χρῆταί τε, τόδ' ἂν δεχοίμαν.

ΘΕΡΑΠΩΝ.

Πενθεῦ, πάρεσμεν τήνδ' ἄγραν ἠγρευκότες
ἐφ' ἣν ἔπεμψας, οὐδ' ἄκρανθ' ὡρμήσαμεν.
ὁ θὴρ δ' ὅδ' ἡμῖν πρᾶος οὐδ' ὑπέσπασεν
φυγῇ πόδ', ἀλλ' ἔδωκεν οὐκ ἄκων χέρας,
οὐδ' ὠχρὸς οὐδ' ἤλλαξεν οἰνωπὸν γένυν,
γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο
ἔμενέ τε, τοὐμὸν εὐπετὲς ποιούμενος.
κἀγὼ δι' αἰδοῦς εἶπον· ὦ ξέν', οὐχ ἑκὼν
ἄγω σε, Πενθέως δ' ὅς μ' ἔπεμψ' ἐπιστολαῖς.
ἃς δ' αὖ σὺ Βάκχας εἶρξας, ἃς συνήρπασας
κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,
φροῦδαί γ' ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας
σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·
αὐτόματα δ' αὐταῖς δεσμὰ διελύθη ποδῶν
κλῇδές τ' ἀνῆκαν θύρετρ' ἄνευ θνητῆς χερός.
πολλῶν δ' ὅδ' ἀνὴρ θαυμάτων ἥκει πλέως
ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.
ΠΕ. *μέθεσθε χειρῶν τοῦδ'· ἐν ἄρκυσιν γὰρ ὢν*
οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μ' ἐκφυγεῖν.
ἀτὰρ τὸ μὲν σῶμ' οὐκ ἄμορφος εἶ, ξένε,
ὡς ἐς γυναῖκας, ἐφ' ὅπερ ἐς Θήβας πάρει·
πλόκαμός τε γάρ σου ταναὸς οὐ πάλης ὕπο,

427 *σοφὸν*] Aldina, *σοφὰν LP* | *πραπίδα L*, *παρ' ἀσπίδα P* 430 *ὅ τι τὸ*] Brunck, *ὅτι τε L*, sed *τε* in ras. scr. *l*, *ὅτιπερ P* 431 *τε τόδ' ἂν δεχοίμαν*] Kirchhoff (*δεχοίμαν* iam Musgrave), *τε τόδε τοι λέγοιμ' ἂν L*, *τ' ἐν τῷδε λεγοίμην ἄν P* 436 *οὐδ'*] *οὔθ'* Collmann 438 *οὐδ' ὠχρὸς ὢν* (vel *ὠχριῶν*) Nauck, *οὔθ' ὠχριῶν* Collmann 440 *εὐπετὲς*] Nauck, *εὐπρεπὲς LP*, *εὐτρεπὲς* Canter 442 *ἐγώ σε* et *ἔπεμψεν P*, fort. *ἔπεμψεν ἐντολαῖς* 443 *βάχκας L* | *Βάκχας χειρίας συνήρπασας* F. Gu. Schmidt 448 *κληῖδ' ἐστ' L* 449 *ἀνὴρ LP* 450 *δὲ τ' ἄλλα LP* 451 *μέθεσθε*] Burges, *μαίνεσθε LP*, *γρ. λάζυσθε* superscr. *p* | *τοῦδ'*, superscripto *ἐμοῦ*, *L*

γένυν παρ' αὐτὴν κεχυμένος, πόθου πλέως·
λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,
οὐχ ἡλίου βολαῖσιν, ἀλλ' ὑπὸ σκιᾶς,
τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.
πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.
ΔΙ. οὐ κόμπος οὐδείς· ῥᾴδιον δ' εἰπεῖν τόδε.
τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.
ΠΕ. οἶδ', ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.
ΔΙ. ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.
ΠΕ. πόθεν δὲ τελετὰς τάσδ' ἄγεις ἐς Ἑλλάδα;
ΔΙ. Διόνυσος ἡμᾶς εἰσέβησ', ὁ τοῦ Διός.
ΠΕ. Ζεὺς δ' ἔστ' ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;
ΔΙ. οὔκ, ἀλλ' ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.
ΠΕ. πότερα δὲ νύκτωρ ἢ κατ' ὄμμ' ἠνάγκασεν;
ΔΙ. ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.
ΠΕ. τὰ δ' ὄργι' ἐστὶ τίν' ἰδέαν ἔχοντά σοι;
ΔΙ. ἄρρητ' ἀβακχεύτοισιν εἰδέναι βροτῶν.
ΠΕ. ἔχει δ' ὄνησιν τοῖσι θύουσιν τίνα;
ΔΙ. οὐ θέμις ἀκοῦσαί σ', ἔστι δ' ἄξι' εἰδέναι.
ΠΕ. εὖ τοῦτ' ἐκιβδήλευσας, ἵν' ἀκοῦσαι θέλω.
ΔΙ. ἀσέβειαν ἀσκοῦντ' ὄργι' ἐχθαίρει θεοῦ.
ΠΕ. τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;
ΔΙ. ὁποῖος ἤθελ'· οὐκ ἐγὼ 'τασσον τόδε.
ΠΕ. τοῦτ' αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.
ΔΙ. δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.
ΠΕ. ἦλθες δὲ πρῶτα δεῦρ' ἄγων τὸν δαίμονα;
ΔΙ. πᾶς ἀναχορεύει βαρβάρων τάδ' ὄργια.
ΠΕ. φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.

457 *λευκὴν* etiam *P*, sed *ευ* ex *ει* vel *α* corr. *p* | *δὲ*] *τε* Elmsley | *ἐκ παρασκευῆς*] Hermanno monente Kirchhoff, *εἰς παρασκευὴν* *LP* 461 *οὐκ ὄγκος οὐδείς* M. L. Earle 465 *πόθεν*] fort. *τίνος* 466 *εἰσέβησ'*] Abresch, *εὐσέβησ'* *LP* 468 *ὃ* *L*, *ὃς* *P* | *Σεμέλην*] H. Stephanus, *σεμέλης* *LP* | *ἐνθάδε ζεύξας*] Musgrave, *ἐνθάδ' ἔζευξεν* *LP* | *ἀλλὰ Σεμέλην ἐνθάδ' ἔζευξεν* Canter 469 *νύκτωρ σ'* et *ὄμματ'* *P* | *ἠνάγκασεν*] *ἐνήγισεν* Canter, *σ' ἥγνισεν* Reiske 470 *ρῶντα* *P* 473 *τοῖσι θύουσιν*] fort. *τοῖς θυοσκοῦσιν* 475 *θέλων* *LP*, *θέλω* *l*, fort. *ποθῶ* 476 *ἀσκοῦνθ' ὄργι'* *LP* (*σε* super *θ'* et *ὄργι'* *l*) 477 *ὁ θεός* Brunck | *ὁρᾶν γὰρ*] Musgrave, *γὰρ ὁρᾶν* *LP*. Inter *ὁρᾶν* et *φῂς* superscr. *σὺ* *p* | *ἦν*] Musgrave, *ἢ* *P*, *ὢν* a manu recenti *L* 480 *φρονεῖν*] *λέγειν* Stob. fl. 4, 18

ΔΙ. τάδ' εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι.
ΠΕ. τὰ δ' ἱερὰ νύκτωρ ἢ μεθ' ἡμέραν τελεῖς;
ΔΙ. νύκτωρ τὰ πολλά· σεμνότητ' ἔχει σκότος.
ΠΕ. τοῦτ' ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
ΔΙ. κἀν ἡμέρᾳ τό γ' αἰσχρὸν ἐξεύροι τις ἄν.
ΠΕ. δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.
ΔΙ. σὲ δ' ἀμαθίας γε κἀσεβοῦντ' ἐς τὸν θεόν.
ΠΕ. ὡς θρασὺς ὁ Βάκχος κοὐκ ἀγύμναστος λόγων.
ΔΙ. εἴφ' ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ;
ΠΕ. πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.
ΔΙ. ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δ' αὐτὸν τρέφω.
ΠΕ. ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.
ΔΙ. αὐτός μ' ἀφαιροῦ· τόνδε Διονύσου φορῶ.
ΠΕ. εἱρκταῖσί τ' ἔνδον σῶμα σὸν φυλάξομεν.
ΔΙ. λύσει μ' ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
ΠΕ. ὅταν γε καλέσῃς αὐτὸν ἐν Βάκχαις σταθείς.
ΔΙ. καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ.
ΠΕ. καὶ ποῦ 'στιν; οὐ γὰρ φανερὸς ὄμμασίν γ' ἐμοῖς.
ΔΙ. παρ' ἐμοί· σὺ δ' ἀσεβὴς αὐτὸν ὢν οὐκ εἰσορᾷς.
ΠΕ. λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.
ΔΙ. αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.
ΠΕ. ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.
ΔΙ. οὐκ οἶσθ' ὅτι ζῇς οὐδ' ὁρᾷς οὔθ' ὅστις εἶ.
ΠΕ. Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δ' Ἐχίονος.
ΔΙ. ἐνδυστυχῆσαι τοὔνομ' ἐπιτήδειος εἶ.
ΠΕ. χώρει· καθείρξατ' αὐτὸν ἱππικαῖς πέλας
φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.
ἐκεῖ χόρευε· τάσδε δ' ἃς ἄγων πάρει
κακῶν συνεργοὺς ἢ διεμπολήσομεν
ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου

484 τάδ'] fort. τόδ' | δὲ om. *P* 490 ἀμαθίας ἀσεβοῦντ' *P* | κἀσεβοῦντ'] οὐκ εὐσεβοῦντ' Pierson 495 fort. χερός 500 νῦν γ' Fix 501 καὶ ποῦ 'στιν] ποῦ δ' ἔστιν Kirchhoff | ὄμμασι *L*, ὄμμασιν *l P* 502 αὐτὸν] Elmsley, αὐτὸς *L P* 503 μου καὶ θήβης *L P*, με καὶ θήβας *l* et schol. Aristoph. ran. 103 506 οὐκ οἶσθ' ὃ βάζεις Cobet, οὐδ' ὃ δρᾷς οὐδ' ὅστις εἶ Reiske, ἔθ' ὅστις εἶ Elmsley, fort. οὐκ οἶσθ' ὅπου γῆς οὐδ' ὁρᾷς ἔθ' ὅστις εἶ 507 ἀγαυῆς *L P* 510—518 personarum notae, quae minio praescriptae erant, nunc erasae sunt in *L* 513 κτύπους *P*

παύσας, ἐφ' ἱστοῖς δμωίδας κεκτήσομαι.
ΔΙ. στείχοιμ' ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν
παθεῖν. ἀτάρ τοι τῶνδ' ἄποιν' ὑβρισμάτων
μέτεισι Διόνυσός σ', ὃν οὐκ εἶναι λέγεις·
ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.

ΧΟ. Ἀχελῴου θύγατερ, stroph.
πότνι' εὐπάρθενε Δίρκα,
σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς
τὸ Διὸς βρέφος ἔλαβες,
ὅτε μηρῷ πυρὸς ἐξ ἀ-
θανάτου Ζεὺς ὁ τεκὼν ἥρ-
πασέ νιν, τάδ' ἀναβοάσας·
ἴθι, Διθύραμβ', ἐμὰν ἄρ-
σενα τάνδε βᾶθι νηδύν·
ἀναφαίνω σε τόδ', ὦ Βάκ-
χιε, Θήβαις ὀνομάζειν.
σὺ δέ μ', ὦ μάκαιρα Δίρκα,
στεφανηφόρους ἀπωθῇ
θιάσους ἔχουσαν ἐν σοί.
τί μ' ἀναίνῃ; τί με φεύγεις;
ἔτι ναὶ τὰν βοτρυώδη
Διονύσου χάριν οἴνας,
ἔτι σοι τοῦ Βρομίου μελήσει.

[οἵαν οἵαν ὀργὰν] antistr.
ἀναφαίνει χθόνιον
γένος ἐκφύς τε δράκοντός
ποτε Πενθεύς, ὃν Ἐχίων
ἐφύτευσε χθόνιος,
ἀγριωπὸν τέρας, οὐ φῶ-

514 παύσας P, πάσας L 515 personae notam in ras. scr. l | οὔτοι] Porson, οὔτι L, οὔτε P 518 ἀδικῶν] fort. ἀπάγων. Ante 519 lacunam indicavit Canterum secutus Musgrave, at v. 537 spurius esse videtur 523 μηρῷ P 524 ὁ τεκὼν ἥρπασε] ἀνελὼν ἥρμοσε Kayser 525 τάδ' ἀναβοάσας L, τάδ' ἀναβοήσας P, ταῦτ' ἀναβώσας Musgrave 526 ἴθι] Hermann, ἴθ' ὦ LP 528 ἀναφαίνω] Hermann, ἀναφανῶ LP 530 μάκαιρα Θήβα Middendorf 531 στεφαναφόρους Dindorf 532 fort. ἄγουσαν 534 ναὶ LP, νὴ p 535 διονύσσου l 537 delevit Bothe

τα βρότειον, φόνιον δ' ὥσ-
τε γίγαντ' ἀντίπαλον θεοῖς·
ὃς ἔμ' ἐν βρόχοισι τὰν τοῦ
Βρομίου τάχα ξυνάψει,
τὸν ἐμὸν δ' ἐντὸς ἔχει δώ-
ματος ἤδη θιασώταν
σκοτίαισι κρυπτὸν εἱρκταῖς.
ἐσορᾷς τάδ', ὦ Διὸς παῖ
Διόνυσε, σοὺς προφήτας
ἐν ἁμίλλαισιν ἀνάγκας;
μόλε, χρυσωπέ, τινάσσων,
ἄνα, θύρσον κατ' Ὀλύμπου,
φονίου δ' ἀνδρὸς ὕβριν κατάσχες.

πόθι Νύσης ἄρα τᾶς θη-
ροτρόφου θυρσοφορεῖς
θιάσους, ὦ Διόνυσ', ἢ
κορυφαῖς Κωρυκίαις;
τάχα δ' ἐν ταῖς πολυδένδρεσ-
σιν Ὀλύμπου θαλάμαις, ἔν-
θα ποτ' Ὀρφεὺς κιθαρίζων
σύναγεν δένδρεα μούσαις,
σύναγεν θῆρας ἀγρώτας.
μάκαρ ὦ Πιερία,
σέβεταί σ' Εὔιος, ἥξει
τε χορεύων ἅμα βακχεύ-

544 *θεοῖσιν L*, sed *σιν* in ras. scr. *l* 545 *ἔμ' ἐν*] Dobree, *με LP* 546 *ξυνάψει*] Barnes, *συνάψει LP* 547 *δ'* erasum in *L* 549 *σκοτίαισι . . εἱρκταῖς*] Bothe, *σκοτίαις . . ἐν εἱρκταῖς LP*. Fort. *σκοτίοισι* 550 *ἐφορᾷς* Sandys 551 *διόνυσσε l* | *σὰς P* 552 postmodum addidit *L* 553 *χρυσωπέ*] Usener, *χρυσῶπα LP* 554 *ἀνὰ L*, *ἀνα P*, *ἄνα* Hermann | *Ὀλύμπου*] Kirchhoff, *ὄλυμπον LP* 556 *Νύσας* Elmsley | *ἄρα θηροτρόφου L*, sed *ρα θη* in ras. scr. *l*, *ἄρα τᾶς θηροτρόφου P* | *θυρσοφοραῖς*, scripto *ει* super *αῖ*, *L*, *θυρσοφοραῖσιν l* 558 *διόνυσε LP* | fort. *ἢ 'ν* 559 *κορυφὲς P* | fort. *Κωρυκίοις* 560 *ταῖσι P* et eraso *ι* *L* | *πολυδένδρεσιν L*, *πολυδένδρεσσιν l*, *πολυδένδραισιν P* 561 *θαλάμαις*] Barnes, *θαλάμοις LP*, fort. *θεράπναις*. Cfr. Hel. 1158 563 *σύναγε LP*, *συνάγει* hic et in proximo v. Dobree | *δένδρε' ἄμουσα* et bis *ξύναγεν* E. Sommerbrodt 564 *θῆρας*] Aldina, *θήρας LP* 565 *μάκαρ*] Hermann, *μάκαιρ' LP* 567 *χορεύων*] scripsi, *χορεύσων LP* (sed *σων* in ras. scr. *l*)

μασι, τόν τ' ὠκυρόαν
διαβὰς Ἀξιὸν εἱλισ-
σομένας Μαινάδας ἄξει,
Λυδίαν τε, τὸν εὐδαιμονίας
βροτοῖς ὀλβοδόταν
πατέρα τε, τὸν ἔκλυον
εὔιππον χώραν ὕδασιν
καλλίστοισι λιπαίνειν.

ΔΙΟΝΥΣΟΣ.

ἰώ,
κλύετ' ἐμᾶς κλύετ' αὐδᾶς,
ἰὼ Βάκχαι, ἰὼ Βάκχαι.
ΧΟ. τίς ὅδε, τίς πόθεν ὁ κέλαδος ἀνά μ' ἐκάλεσεν Εὐίου;
ΔΙ. ἰὼ ἰώ, πάλιν αὐδῶ,
ὁ Σεμέλας, ὁ Διὸς παῖς.
ΧΟ. ἰὼ ἰὼ δέσποτα δέσποτα,
μόλε νυν ἡμέτερον ἐς
θίασον, ὦ Βρόμιε Βρόμιε.
πέδον χθονὸς ἔνοσι πότνια.
ἆ ἆ,
τάχα τὰ Πενθέως
μέλαθρα διατινάξεται πεσήμασιν.
ὁ Διόνυσος ἀνὰ μέλαθρα·
σέβετέ νιν. σέβομεν ὤ.
ἴδετε λάινα κίοσιν ἔμβολα
διάδρομα τάδε·
Βρόμιος ἀλαλάξεται στέγας ἔσω.

568 *βακχεύμασιν P* et ante ras. *L* | *ὠκυρόαν L*, *ὦ κύρΐαν P* 569 *ἀξιὸν L*, *ἄξιον P* 570 *εἱλισσομένας*] Heath, *εἱλισσομένας τε L*, *εἱλησσομένας τε P* 571 *Λοιδίαν* ex Photio et Harpocratione Heath | *τὸν*] Hermann, *τὸν τᾶς L*, *τὸν τὰς P* 573 *πατέρα τε, τὸν*] *πατέρα, τὸν* Bothe, fort. *ποταμόν, ὃν* 574 *ὕδασι LP* 577 fort. *κλύεθ' ἀμᾶς* 579 *τίς ὅδε, τίς πόθεν ὅδ'* Hermann, fort. *τίς ὅδε, τίς ὅδε πόθεν* 583 *νῦν LP* | *ἁμέτερον* Dindorf 585 *πέδον*] Elmsley, *πέδου* an *πέδον LP* exhibeant, haud facile discernas 588 *διατινάζεται P*

590 ante *σέβετε* inseruit notam *διό* *l*, ante *σέβομεν* hemichorii nota minio scripta in *LP* 591 *ἴδετε L*, *ἴδετε τὰ P*, *εἴδετε* Dobree, fort. *ἰδὲ τὰ* | *κίοσιν* om. *P* 593 chori nota praefixa in *L* | *ἀλαλάζεται P*, *ἀλάλαξε τᾶς* Dobree (*ἠλάλαξε τᾶς* Tyrwhitt)

ΔΙ. ἅπτε κεραύνιον αἴθοπα λαμπάδα·
σύμφλεγε σύμφλεγε δώματα Πενθέως.
ΧΟ. ἆ ἆ,
πῦρ οὐ λεύσσεις οὐδ' αὐγάζῃ
Σεμέλας ἱερὸν ἀμφὶ τάφον ἅν
ποτε κεραυνοβόλος ἔλιπε φλόγα
Δίου βροντᾶς;
δίκετε πεδόσε τρομερὰ σώματα
δίκετε, Μαινάδες·
ὁ γὰρ ἄναξ ἄνω κάτω τιθεὶς ἔπεισι
μέλαθρα τάδε Διὸς γόνος.

ΔΙΟΝΥΣΟΣ.

βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ
πρὸς πέδῳ πεπτώκατ'; ᾔσθησθ', ὡς ἔοικε, Βακχίου
διατινάξαντος δῶμα Πενθέως· ἀλλ' ⟨ἄγ'⟩ ἐξανίστατε
σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.
ΧΟ. ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,
ὡς ἐσεῖδον ἀσμένη σε, μονάδ' ἔχουσ' ἐρημίαν.
ΔΙ. εἰς ἀθυμίαν ἀφίκεσθ', ἡνίκ' εἰσεπεμπόμην,
Πενθέως ὡς ἐς σκοτεινὰς ὀρκάνας πεσούμενος;
ΧΟ. πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;
ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου βρόχων;
ΔΙ. αὐτὸς ἐξέσωσ' ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου.
ΧΟ. οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις;
ΔΙ. ταῦτα καὶ καθύβρισ' αὐτόν, ὅτι με δεσμεύειν δοκῶν
οὔτ' ἔθιγεν οὔθ' ἥψαθ' ἡμῶν, ἐλπίσιν δ' ἐβόσκετο.
πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖργ' ἡμᾶς ἄγων,

594 Bacchi et 596 chori notam om. *LP*, praefixit Tyrwhitt 596 hemichorii notam praefixit *l* | λεύσεις *L* | αὐγάζεις Elmsleio monente Nauck 599 βροντῆς *L* | Διὸς βροντά ed. Hervagiana altera 600 πεδόσσε *L*, corr. *l* | σώματα schol. Phoen. 641 (δίκετε τρομερὰ σώματα) et Etym. M. 279, 20 (δίκετε παῖδα δίκετε τρομερὰ σώματα μαινάδες), δώματα *LP*, fort. μέλεα scribendum ut Tro. 1328 602 τίθει *P* 603 γόνος διόνυσος *L* 605 πέπτωκατ'; ᾔσθησθ'] Porson, πεπτώκαθ' ᾔσθησθ' *P* et eraso σ ante alterum θ' *L* 606 δῶμα Πενθέως] fort. τὰ δώματ' vel μέλαθρον | ἄγ' supplevit Reiske 607 σαρκὸς] Reiske, σάρκας *LP* 611 ὀρκάνας cum gl. φυλακάς et schol. ὀρκάνη κυρίως ἡ ἀγρευτικὴ λίνος *L* 612 μου, superscripto οι, *L* | τύχας *P* 613 ἐλευθερώθης *P* | βρόχων] scripsi, τυχὼν *LP* 615 χεῖρε] Nauck, χεῖρα *LP* 617 ἐλπίσι *P* 618 καθεῖργ'] scripsi, καθεῖρξ' *LP*

τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν.
θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,
χείλεσιν διδοὺς ὀδόντας· πλησίον δ' ἐγὼ παρὼν
ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ
ἀνετίναξ' ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳ
πῦρ ἀνῆψ'· ὃ δ' ὡς ἐσεῖδε, δώματ' αἴθεσθαι δοκῶν
ᾖσσ' ἐκεῖσε κᾆτ' ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν
ἐννέπων, ἅπας δ' ἐν ἔργῳ δοῦλος ἦν μάτην πονῶν.
διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος,
ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.
κᾆθ' ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,
φάσμ' ἐποίησεν κατ' αὐλήν· ὃ δ' ἐπὶ τοῦθ' ὡρμημένος
ᾖσσε κἀκέντει φαεννὸν αἰθέρ', ὡς σφάζων ἐμέ.
πρὸς δὲ τοῖσδ' αὐτῷ τάδ' ἄλλα Βάκχιος λυμαίνεται·
δώματ' ἔρρηξεν χαμᾶζε· συντεθράνωται δ' ἅπαν
πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δ' ὕπο
διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ
ἐς μάχην ἐλθεῖν ἐτόλμησ'. ἥσυχος δ' ἐκβὰς ἐγὼ
δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.
ὡς δέ μοι δοκεῖ· ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω·
ἐς προνώπι' αὐτίχ' ἥξει. τί ποτ' ἄρ' ἐκ τούτων ἐρεῖ;
ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα.
πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρον' εὐοργησίαν.

ΠΕΝΘΕΥΣ.

πέπονθα δεινά· διαπέφευγέ μ' ὁ ξένος,
ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.
ἔα ἔα·
ὅδ' ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος

619 τῷδε] fort. τοῦδε | ἔβαλε *P* 621 χείλεσι *P* | πλησίον γ' *L* 622 θᾶσσον *L* 625 ἤϊσσ' *L*, ἤϊσ' *P* 629 βρώμιος *L* | φένεται *P*, corr. *p* 630 φάσμ'] Jacobs, φῶς *LP* | ἐποίησε *P* 631 ἤϊσσε *LP*, ἤισσέν τε man. recentissima in *L* | κἀκέντα *P* | αἰθέρ' om. *LP*, supplevit Canter 632 τάδ' *P*, τὰ δ' *L* 633 fort. συντεθράνυκται 635 παρεῖται om. *L* 636 ἐτόλμησε *L*, ἐτόλμησεν man. recentissima | ἐκβὰς ἐγὼ] F. Heinisch, ἐκ βάκχας ἄγων *LP* 638 γοῦν] γὰρ Fix 639 ἆρ' *LP* 640 μέγας Dawes cl. Rhes. 323 641 ἀρκεῖ *P* | εὐοργησία *L* 645 ἀνήρ *LP*

φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;
ΔΙ. στῆσον πόδ', ὀργῇ δ' ὑπόθες ἥσυχον πόδα.
ΠΕ. πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;
ΔΙ. οὐκ εἶπον ἢ οὐκ ἤκουσας ὅτι λύσει μέ τις;
ΠΕ. τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.
ΔΙ. ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.
ΠΕ. ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.
ΔΙ. . . . .
ΠΕ. κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.
ΔΙ. τί δ'; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;
ΠΕ. σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σ' εἶναι σοφόν.
ΔΙ. ἃ δεῖ μάλιστα, ταῦτ' ἔγωγ' ἔφυν σοφός.
κείνου δ' ἀκούσας πρῶτα τοὺς λόγους μάθε,
ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι·
ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.

ΑΓΓΕΛΟΣ.

Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,
ἥκω Κιθαιρῶν' ἐκλιπών, ἵν' οὔποτε
λευκῆς ἀνεῖσαν χιόνος εὐαγεῖς βολαί.
ΠΕ. ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;
ΑΓΓ. Βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς
οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,
ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,
ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα.
θέλω δ' ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα·

647 πόδα] τρόπον Musgrave (βάσιν Blomfield, φρένα Paley) 649 ἢ om. *P* 650 fort. ἐμφέρεις vel ἐμφορεῖς (cfr. Soph. O. C. 989) vel potius ἐμφριεῖς (ἐμφρίης) Post 652 lacunam indicavit Hermann (post 651, tribuens 652 Baccho, Reiske) 653 notam om. *L*, 653—6 notas inversas habet *P* 653 κλῄειν] Elmsley, κλύειν *LP*, κλείειν *l*

655 σύ] ex Christ. pat. 1529 Porson, γ' εἶ *L*, εἶ *P* 657 notam διό praefigit *P* | δ' ἀκούσας] fort. δὲ βούτα 658 ἀγγελλῶν *P* 659 φευξόμεθα *L*, φευξούμεθα *lP* 660 ΑΓΓΕΛΟΣ] ΒΟΥΚΟΛΟΣ nota praestare videtur 661 κιθερῶν' *P* 662 ἀνεῖσαν χιόνος] L. Dindorf, χιόνος ἀνεῖσαν *LP* | εὐαγγεῖς Hemsterhuis, ἐξαυγεῖς Elmsley 663 δὲ ποίαν] a Porsono monitus Schaefer, δ' ὁποίαν *LP* 664 τῆσδε γῆς] fort. τῆς πόλεως 667 δρῶσιν *P* | κρείσσονα] ἐπάξια ex Christ. pat. 2213 (cfr. infra v. 716) A. Doering 669 τὰ κεῖθεν] Reiske, τἀκεῖθεν *LP*

τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικ', ἄναξ,
καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.
ΠΕ. λέγ', ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.
[τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.]
ὅσῳ δ' ἂν εἴπῃς δεινότερα Βακχῶν πέρι,
τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας
γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.
ΑΓΓ. ἀγελαῖα μὲν βοσκήματ' ἄρτι πρὸς λέπας
μόσχων ὑπεξήκριζον, ἡνίχ' ἥλιος
ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.
ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν,
ὧν ἦρχ' ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου
μήτηρ Ἀγαύη σή, τρίτου δ' Ἰνὼ χοροῦ.
ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,
αἳ μὲν πρὸς ἐλάτης νῶτ' ἐρείσασαι φόβην,
αἳ δ' ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα
εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς
ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ
θηρᾶν καθ' ὕλην Κύπριν ἠρημωμένην.
ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις
σταθεῖσα Βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας,
μυκήμαθ' ὡς ἤκουσε κεροφόρων βοῶν.
αἳ δ' ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον
ἀνῇξαν ὀρθαί, θαῦμ' ἰδεῖν εὐκοσμίας,
νέαι παλαιαὶ παρθένοι τ' ἔτ' ἄζυγες.
καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας
νεβρίδας τ' ἀνεστείλανθ' ὅσαισιν ἁμμάτων
σύνδεσμ' ἐλέλυτο, καὶ καταστίκτους δορὰς
ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.

671 super *λίαν* signum posuit *p*, ad quod pertinet *ση(μείωσαι)* in marg. scriptum 673 delevit Nauck. Cfr. frgm. 287, 1 675 *τὰς* om. *P* 678 *μόσχων*] *βόσκων* Sandys, fort. *νέμων* 680 *γυναικίων* *P* 681 *τοῦ*] Scaliger, *τοῦ δὲ* *LP* 682 *τρίτου*] Aldina, *τρίτη* *L* (rescr. *η* *l*) et *P*, *τρίτη δ' Ἰνὼ τρίτου* Hermann 683 *ηὗδον*] Elmsley, *εὗδον* *LP* 684 *νῶτον* mut. in *νῶτ'* *L* 687 *ᾠνωμένας*] Elmsley, *οἰνωμένας* *LP* | *φήφῳ* *P*, corr. *p* 688 *ἠρημωμένην*] scripsi, *ἠρημωμένας* *L*, *ἠρεμωμένας* *P*, *ἠρενωμένας* *p* 694 *παρθένοι τ' ἔτ' ἄζυγες*] ex Chr. pat. 1834 Musgrave, *παρθένοι τε κἄζυγες* *LP*, *σύζυγοί τε κἄζυγες* Usener 696 *ὀμμάτων* *P* 698 *λιχμῶσιν*] Heath (*λιχμῶσι* Victorius), *λιχμῶσαν* *LP* | *γέναν* *P*

αἱ δ᾽ ἀγκάλαισι δορκάδ᾽ ἢ σκύμνους λύκων
ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,
ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι
βρέφη λιπούσαις· ἐπὶ δ᾽ ἔθεντο κισσίνους
στεφάνους δρυός τε μίλακός τ᾽ ἀνθεσφόρου.
θύρσον δέ τις λαβοῦσ᾽ ἔπαισεν ἐς πέτραν,
ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς·
ἄλλη δὲ νάρθηκ᾽ ἐς πέδον καθῆκε γῆς,
καὶ τῇδε κρήνην ἐξανῆκ᾽ οἴνου θεός·
ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,
ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα
γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων
θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.
ὥστ᾽, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις
εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.
ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,
κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν
[ὡς δεινὰ δρῶσι θαυμάτων τ᾽ ἐπάξια]·
καί τις πλάνης κατ᾽ ἄστυ καὶ τρίβων λόγων
ἔλεξεν εἰς ἅπαντας· ὦ σεμνὰς πλάκας
ναίοντες ὀρέων, θέλετε θηρασώμεθα
Πενθέως Ἀγαύην μητέρ᾽ ἐκ βακχευμάτων
χάριν τ᾽ ἄνακτι θώμεθ᾽; εὖ δ᾽ ἡμῖν λέγειν
ἔδοξε, θάμνων δ᾽ ἐλλοχίζομεν φόβαις
κρύψαντες αὑτούς· αἱ δὲ τὴν τεταγμένην
ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,
Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον
Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευ᾽ ὄρος
καὶ θῆρες, οὐδὲν δ᾽ ἦν ἀκίνητον δρόμῳ.

701 μαστὸς] Brunck, μαζὸς *LP* | σπαρτῶν *P* 702 inter λιπούσαις et ἐπὶ lacuna esse videtur 703 μίλακος] cfr. 108 | ἀνθεσφόρου] ed. Hervagiana prima, ἀνθεσφόρους *LP* 704 λαβοῦσα *L* 709 διαμῶσαι *LP*, λικμῶσαι superscr. *l* 710 ἑσμοὺς] Barnes, ἐσμοὺς *LP*, νασμοὺς γάλακτος Jacobs 715 δώσοντες] fort. διδόντες 716 ut ex 667 huc illatum delevit Dobree 721 θώμεθ᾽] sic vel δῶμεν Elmsley, θῶμεν *LP* 722 ἐλοχίζομεν *P* 723 αὐτούς *P*, αὑτοὺς *Lp* 726 συνεβάκχευ᾽] ex [Longin.] π. ὕψ. XV 6, ubi συνεβάκχευεν, Porson, συνεβάκχευσ᾽ *LP* 727 δρόμου Bergmann. Versum spurium iudicat Ch. Baier

κυρεῖ δ' Ἀγαύη πλησίον θρῴσκουσά μου·
κἀγὼ 'ξεπήδησ' ὡς συναρπάσαι θέλων,
λόχμην κενώσας ἔνθ' ἐκρυπτόμην δέμας.
ἡ δ' ἀνεβόησεν· ὦ δρομάδες ἐμαὶ κύνες,
θηρώμεθ' ἀνδρῶν τῶνδ' ὕπ'· ἀλλ' ἕπεσθέ μοι,
ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.
ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν
Βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην
μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.
καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν
μυκωμένην ἔχουσαν ἐν χεροῖν ἀκμαῖς,
ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.
εἶδες δ' ἂν ἢ πλεύρ' ἢ δίχηλον ἔμβασιν
ῥιπτόμεν' ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ
ἔσταζ' ὑπ' ἐλάταις ἀναπεφυρμέν' αἵματι.
ταῦροι δ' ὑβρισταὶ κἀς κέρας θυμούμενοι
τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,
μυριάσι χειρῶν ἀγόμενοι νεανίδων.
θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ
ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.
χωροῦσι δ' ὥστ' ὄρνιθες ἀρθεῖσαι δρόμῳ
πεδίων ὑποτάσεις, αἳ παρ' Ἀσωποῦ ῥοαῖς
εὔκαρπον ἐκβάλλουσι Θηβαίοις στάχυν,
Ὑσιάς τ' Ἐρυθράς θ', αἳ Κιθαιρῶνος λέπας
νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι
ἐπεσπεσοῦσαι πάντ' ἄνω τε καὶ κάτω
διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα,
ὁπόσα δ' ἐπ' ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο
προσείχετ' οὐδ' ἔπιπτεν ἐς μέλαν πέδον,
οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις

728 κύρει *LP*, κυρεῖ *p* | θρώσκουσα *LP* 730 ἔνδ' *P* 732 ὑπ' *LP*, ὕπ' *lp* 734 φυγόντες Elmsley 735 σπαραγμῶν *L* | νεμόμεναι *P* 737 πόλιν *P*, πόριν *p* 738 ἀκμαῖς] Nauck, δίκα *LP* 740 πλεύρ'] Barnes, πλευρὰν *LP* 743 κἀς] Dindorf, κεἰς *LP* 745 ἀγόμενοι] σπώμενοι Herwerden 746 ἔνδυτα *LP* 747 σὺ ξυνάψαι *P*, σὺ ξυνάψαις *p* 748 δρόμῳ] fort. πτερῷ 749 αἰσωποῦ *P* 750 Θηβαίοις] Brunck, θηβαίων *L*, θηβαῖον *P* 751 ὑσίας *LP* | τ'] δ' Brunck | ἐρυθρὰς *P*, ἐρυθρᾶς *Lp* | θ' om. *P* Post 754 lacunam statuit Hartung 755 post ὕπο explicit *L*, λεῖ adscr. *l*

πῦρ ἔφερον, οὐδ' ἔκαιεν. οἳ δ' ὀργῆς ὕπο
ἐς ὅπλ' ἐχώρουν φερόμενοι Βακχῶν ὕπο·
οὗπερ τὸ δεινὸν ἦν θέαμ' ἰδεῖν, ἄναξ.
τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος,
κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν
ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ
γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.
πάλιν δ' ἐχώρουν ὅθεν ἐκίνησαν πόδα,
κρήνας ἐπ' αὐτὰς ἃς ἀνῆκ' αὐταῖς θεός.
νίψαντο δ' αἷμα, σταγόνα δ' ἐκ παρηίδων
γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.
τὸν δαίμον' οὖν τόνδ' ὅστις ἔστ', ὦ δέσποτα,
δέχου πόλει τῇδ'· ὡς τά τ' ἄλλ' ἐστὶν μέγας,
κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
οἴνου δὲ μηκέτ' ὄντος οὐκ ἔστιν Κύπρις
οὐδ' ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.

ΧΟ. ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους
πρὸς τὸν τύραννον, ἀλλ' ὅμως εἰρήσεται·
Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.

ΠΕ. ἤδη τόδ' ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
ὕβρισμα Βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
ἀλλ' οὐκ ὀκνεῖν δεῖ· στεῖχ' ἐπ' Ἠλέκτρας ἰὼν
πύλας· κέλευε πάντας ἀσπιδηφόρους
ἵππων τ' ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας
πέλτας θ' ὅσοι πάλλουσι καὶ τόξων χερὶ
ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
Βάκχαισιν· οὐ γὰρ ἀλλ' ὑπερβάλλει τάδε,
εἰ πρὸς γυναικῶν πεισόμεσθ' ἃ πάσχομεν.

ΔΙ. πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,

758 ἔκαιεν] Elmsley, ἐκαίεθ' *P* | ἡ *P*, οἱ *p* 761 τοῖς] H. Stephanus, τᾶς *P* 762 χερῶν] fort. χερός 764 γυναῖκες] Aldina, γυναῖκας *P* 768 δράκοντες] Reiske, δράκοντος *P*. Lacuna laborare versum monuit Hartung (fort. γλώσσῃ λιχμῶντες . . | . . δράκοντες ἐξεφαίδρυνον χρόα) | ἐξεφέδρυνον *P*, corr. *p* | χρόα Porson 776 πρὸς] ex Christ. pat. 2222 et 2244 scripsi, εἰς *P* 778 ὑφάπτεται] ex Christ. pat. 2227, ἐφάπτεται *P* 784 ἐπιστρατεύσωμεν *P*, corr. *p* 786 πεισόμεθ' *P*, πεισόμεσθ' *p* 787—842 quae Bacchi sunt, nuntio tribuit *P*, correxit Tyrwhitt 787 τῶν ἐμῶν κλύειν λόγων Christ. Pat. 2277, unde κλύων λόγων Nauck

Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
οὔ φημι χρῆναί σ' ὅπλ' ἐπαίρεσθαι θεῷ,
ἀλλ' ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται
κινοῦντα Βάκχας σ' εὐίων ὀρῶν ἄπο.
ΠΕ. οὐ μὴ φρενώσεις μ', ἀλλὰ δέσμιος φυγὼν
σώσῃ τόδ'; ἢ σοὶ πάλιν ἀναστρέψω χέρας.
ΔΙ. θύοιμ' ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος
πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ.
ΠΕ. θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,
πόλεμον ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
ΔΙ. φεύξεσθε πάντες· καὶ τόδ' αἰσχρόν, ἀσπίδας
θύρσοισι Βάκχας ἐκτρέπειν χαλκηλάτους.
ΠΕ. ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ,
ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
ΔΙ. ὦ τᾶν, ἔτ' ἔστιν εὖ καταστῆσαι τάδε.
ΠΕ. τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;
ΔΙ. ἐγὼ γυναῖκας δεῦρ' ὅπλων ἄξω δίχα.
ΠΕ. οἴμοι· τόδ' ἤδη δόλιον ἔς με μηχανᾷ.
ΔΙ. ποῖόν τι, σῶσαί σ' εἰ θέλω τέχναις ἐμαῖς;
ΠΕ. ξυνέθεσθε κοινῇ τάδ', ἵνα βακχεύητ' ἀεί.
ΔΙ. καὶ μὴν ξυνεθέμην τοῦτό γ' ἔς τι τῷ θεῷ.
ΠΕ. ἐκφέρετέ μοι δεῦρ' ὅπλα, σὺ δὲ παῦσαι λέγων.
ΔΙ. ἆ.
βούλει σφ' ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
ΠΕ. μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
ΔΙ. τί δ' εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
ΠΕ. λυπρῶς νιν εἰσίδοιμ' ἂν ἐξῳνωμένας.
ΔΙ. ὅμως δ' ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;

789 fort. ἐπάρασθαι   790 ἡσύχαζε Elmsley   791 κινοῦντα] Canter, κινοῦντι *P* | Βάκχας σ'] Lenting, βάκχας *P* | ὀρῶν *P*   793 fort. ἀποστρέψω | χέρας] scripsi, δίκην *P*   797 πόλεμον] Collmann, πολὺν *P* | πτύχαις *P*   798 sq. Pentheo continuat, 800—2 nuntio tribuit *P*, correxit Tyrwhitt   798 φεύξεσθε] Elmsley, φευξεῖσθε *P*   799 Βάκχας] scripsi, βακχῶν *P*   801 ὃς] olim Musgrave, ὡς *P*   802 ὦ τᾶν] Scaliger, ὅταν *P*   803 δουλίαις *P*, δουλείαις *p*   805 δόλιον ras. factum ex δούλιον in *P*   808 μὴ *P*, μὴν *p* | ἔς τι] Tyrwhitt, ἔστι *P*, ἴσθι Musgrave | κεἰ μὴ ξυνεθέμην, τοῦτό γ' ἔστι τῷ θεῷ Weil (fort. τοῦτο πιστοῦται θεῷ)   814 ἐξῳνωμένας] Elmsley, ἐξοινωμένας *P*

ΠΕ. *σάφ' ἴσθι, σιγῇ γ' ὑπ' ἐλάταις καθήμενος.*
ΔΙ. *ἀλλ' ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.*
ΠΕ. *ἀλλ' ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.*
ΔΙ. *ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;*
ΠΕ. *ἄγ' ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.*
ΔΙ. *στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.*
ΠΕ. *τί δὴ τόδ'; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;*
ΔΙ. *μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.*
ΠΕ. *εὖ γ' εἶπας αὐτὸ καί τις εἶ πάλαι σοφός.*
ΔΙ. *Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.*
ΠΕ. *πῶς οὖν γένοιτ' ἂν ἃ σύ με νουθετεῖς καλῶς;*
ΔΙ. *ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.*
ΠΕ. *τίνα στολήν; ἦ θῆλυν; ἀλλ' αἰδώς μ' ἔχει.*
ΔΙ. *οὐκέτι θεατὴς Μαινάδων πρόθυμος εἶ.*
ΠΕ. *στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτ' ἐμὸν βαλεῖν;*
ΔΙ. *κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.*
ΠΕ. *τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;*
ΔΙ. *πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δ' ἔσται μίτρα.*
ΠΕ. *ἦ καί τι πρὸς τοῖσδ' ἄλλο προσθήσεις ἐμοί;*
ΔΙ. *θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.*
ΠΕ. *οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.*
ΔΙ. *ἀλλ' αἷμα θήσεις συμβαλὼν Βάκχαις μάχην.*
ΠΕ. *ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.*
ΔΙ. *σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά.*
ΠΕ. *καὶ πῶς δι' ἄστεως εἶμι Καδμείους λαθών;*
ΔΙ. *ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δ' ἡγήσομαι.*
ΠΕ. *πᾶν κρεῖσσον ὥστε μὴ 'γγελᾶν Βάκχας ἐμοί.*
ἐθόντ' ἐς οἴκους ἂν δοκῇ βουλεύσομαι.

816 *γ'* | Aldina, *δ'* *P* 817 *ἐξιχνεύσουσίν σε*] Musgrave, *ἐξιχνεύουσι* *P* | *ἔλθῃς*] Pierson, *θέλῃς* *P* 818 *τόδε* Hermann 820 *δέ σοι*] Nauck (*δή σοι* Purgold), *δέ σ' οὐ* *P* 821 *νυν*] Canter, *νιν* *P* 824 fort. *εἶπας αὖ τόδ' ὥς τις* 828 delet Collmann, qui versum 829 loco versus 837 item deleti ponit, fort. versu 828 eiecto versus sic disponendi: 830—33. 836. 829. 834. 835. 842. 837—41. 843 (837 sq. post 818 transponit Walter) 829 *θέας τῆς* F. Polle | *Μαινάδων*] Aldina, *μενάδων* *P* 833 *κάρᾳ*] Barnes, *κάρα* *P* 835 *γε*] Hermann, *τε* *P* | *δέρος*] scripsi, *δέρας* *P* 837 *θήσεις*] fort. *δεύσεις* 838 *ἐς* hic *P* 840 *ἄστεως* *P*, *ἄστεος* *p* | *καδμίους* *P*, corr. *p* 842 *'γγελᾶν*] Pierson et Reiske, *γελᾶν* *P* 843 et 844 lineolas praefixas habet, 845 sq. nuntio tribuit *P*, corr. Heath 843 *ἃν*] Aldina, *ἂν* *P*

ΔΙ. ἔξεστι· πάντῃ τό γ᾽ ἐμὸν εὐτρεπὲς πάρα.
ΠΕ. στείχοιμ᾽ ἄν· ἢ γὰρ ὅπλ᾽ ἔχων πορεύσομαι
ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.
ΔΙ. γυναῖκες, ἀνὴρ ἐς βόλον καθίσταται·
ἥξει δὲ Βάκχαις οὗ θανὼν δώσει δίκην.
Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·
τισώμεθ᾽ αὐτόν. πρῶτα δ᾽ ἔκστησον φρενῶν,
ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ
οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,
ἔξω δ᾽ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν
γυναικόμορφον ἀγόμενον δι᾽ ἄστεως
ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.
ἀλλ᾽ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν
ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,
Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς
Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεὸς
δεινότατος, ἀνθρώποισι δ᾽ ἠπιώτατος.

ΧΟ. ἆρ᾽ ἐν παννυχίοις χοροῖς stroph.
θήσω ποτὲ λευκὸν
πόδ᾽ ἀναβακχεύουσα, δέραν
αἰθέρ᾽ ἐς δροσερὸν
ῥίπτουσ᾽, ὡς νεβρὸς χλοεραῖς
ἐμπαίζουσα λείμακος ἡδοναῖς,
ἡνίκ᾽ ἂν φοβερὰν φύγῃ
θήραν ἔξω φυλακᾶς
εὐπλέκτων ὑπὲρ ἀρκύων,
θωΰσσων δὲ κυναγέτας

844 *εὐτρεπὲς*] Canter, *εὐπρεπὲς P* 846 *τοῖσι σοῖσι πείσομαι*] Aldina, *τοῖς σοῖσι πείθομαι P* 848. 847 inverso ordine in *P*, transposuit Musgrave 848 *ἀνὴρ P* 847 *Βάκχαις*] Lenting, *βάκχας P* 851 *λίσσαν P*, *λύσσαν p* 852 *θελήσῃ*] Aldina, *θελήσει P* 853 versus suspectus 854 *ὄφλειν P* 855 *ἄστεος P* 855 sq. invertendi videntur 857 *ἄδου P* 858 *ἄπεισι*] fort. *κάτεισι* 860 sq. suspectos habet Herwerden 860 *ἐν τέλει*] fort. *ἐλλέροις* 861 *ἀνθρώποισι*] *ἀρθμίοισι* Stadtmueller, fort. *ἐννόμοισι* 862 *παννυχίοις*] Aldina, *πανυχίοισι P*, *παννυχίοισι p* 864 *δέρην P* 865 *αἰθέρ᾽ ἐς*] Musgrave, *εἰς αἰθέρα P* 867 *ἐμπέξουσα P*, corr. *p* | *ἁδοναῖς* Elmsley 869 *θήραν*] Nauck, *θήραμ᾽ P*

συντείνῃ δράμημα κυνῶν·
μόχθοις δ' ὠκυδρόμοις ἀελ-
λὰς θρῴσκει πεδίον
παραποτάμιον, ἡδομένα
βροτῶν ἐρημίαις
σκιαροκόμοιό τ' ἔρνεσιν ὕλας.
τί τὸ σοφὸν ἢ τί τὸ κάλλιον
παρὰ θεῶν γέρας ἐν βροτοῖς
ἢ χεῖρ' ὑπὲρ κορυφᾶς
τῶν ἐχθρῶν κρείσσω κατέχειν;
ὅ τι καλὸν φίλον ἀεί.

ὁρμᾶται μόλις, ἀλλ' ὅμως antistr.
πιστὸν τὸ θεῖον
σθένος· ἀπευθύνει δὲ βροτῶν
τούς τ' ἀγνωμοσύναν
τιμῶντας καὶ μὴ τὰ θεῶν
αὔξοντας σὺν μαινομένᾳ δόξᾳ.
κρυπτεύουσι δὲ ποικίλως
δαρὸν χρόνου πόδα καὶ
θηρῶσιν τὸν ἄσεπτον. οὐ
γὰρ κρεῖσσόν ποτε τῶν νόμων
γιγνώσκειν χρὴ καὶ μελετᾶν.
κούφα γὰρ δαπάνα νομί-
ζειν ἰσχὺν τόδ' ἔχειν,
ὅ τι ποτ' ἄρα τὸ δαιμόνιον,
τό τ' ἐν χρόνῳ μακρῷ
νόμιμον ἀεὶ φύσει τε πεφυκός.
τί τὸ σοφὸν ἢ τί τὸ κάλλιον

872 *δράμημα*] scripsi (cfr. Cobet V. L. p. 604²), *δρόμημα P* 873 sq. *δ'*] Matthiae (cum Brunckio), *τ' P* | *μόχθοις* ex *μόχθροις* ras. factum in *P* | *ὠκυδρόμοις ἀελλὰς*] Hermann, *ὠκυδρόμοις τ' ἀέλλαις P* | *θρώσκει P* 874 *παραποτάμιον*] Reiske, *παρὰ ποτάμιον P* | *ἁδομένα* Dindorf 876 *σκιαροκόμοιο*] Nauck, *σκιαροκόμου P* | *θ' ἔρνεσιν P* 880 *κρέσω P*, *κρέσσω p* 883 *πιστὸν τό γε* Aldina, *πιστόν τι τὸ* Nauck 887 fort. *ἅζοντας*. Cfr. Soph. O. C. 134 | *σὺν μαινομένᾳ*] Barnes, *συμμαινομένα* ex *σημαινομένα* factum *P* | *δόξᾳ*] *δόκᾳ* Hermann 890 *θηρῶσι P* 892 *γινώσκειν χρὴ καὶ καὶ P* 893 sq. *γὰρ* (*ὰρ* in ras.) *P*, fort. *τοι* | *τόδ'*] Heath, *τ' P*

παρὰ θεῶν γέρας ἐν βροτοῖς
ἢ χεῖρ᾽ ὑπὲρ κορυφᾶς
τῶν ἐχθρῶν κρείσσω κατέχειν;
ὅ τι καλὸν φίλον ἀεί.

εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας
ἔφυγε χεῖμα, λιμένα δ᾽ ἔκιχεν·
εὐδαίμων δ᾽ ὃς ὕπερθε μόχθων
ἐγένεθ᾽· ἕτερα δ᾽ ἕτερος ἕτερον
ὄλβῳ καὶ δυνάμει παρῆλθεν.
μυρίαι δὲ μυρίοισιν
ἔτ᾽ εἴσ᾽ ἐλπίδες· αἳ μὲν
τελευτῶσιν ἐν ὄλβῳ
βροτοῖς, αἳ δ᾽ ἀπέβησαν·
τὸ δὲ κατ᾽ ἦμαρ ὅτῳ βίοτος
εὐδαίμων, μακαρίζω.

ΔΙΟΝΥΣΟΣ.

σὲ τὸν πρόθυμον ὄνθ᾽ ἃ μὴ χρεὼν ὁρᾶν
σπεύδοντά τ᾽ ἀσπούδαστα, Πενθέα λέγω,
ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,
σκευὴν γυναικὸς μαινάδος Βάκχης ἔχων,
μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος·
πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.

ΠΕΝΘΕΥΣ.

καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,
δισσὰς δὲ Θήβας καὶ πόλισμ᾽ ἑπτάστομον·
καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς
καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.
ἀλλ᾽ ἦ ποτ᾽ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.
ΔΙ. *ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,*
ἔνσπονδος ἡμῖν· νῦν δ᾽ ὁρᾷς ἃ χρή σ᾽ ὁρᾶν.

902 *θαλάσσας*] Brunck, *θαλάσσης P* 905 *ἕτερα*] Elmsley, *ἑτέρα P* 907 sq. *μυρίαι δὲ* et *εἴσ᾽*] Hermann, *μυρίαι* et *εἰσὶν P* | *ἔτ᾽ εἴσ᾽*] *ἔνεισ᾽* Stadtmueller | *ἐν ὄλβῳ*] fort. *ἐς ὄλβον* 909 *ἀπέβησαν*] *ἐμάτησαν* Stadtmueller 910 *ἆμαρ* Elmsley 913 *σπεύδοντα*] Aldina, *σπένδοντα P* 916 delet Middendorf 917 *μορφὴν*] Musgrave, *μορφῇ P* 920 *ἡγεῖσθαι* super v. suppletum in *P* 923 Bacchi notam ante 924 habet, hic omisit *P*, corr. Tyrwhitt | *ὢν* ex *ὃν* fecit *p*

ΠΕ. τί φαίνομαι δῆτ'; οὐχὶ τὴν Ἰνοῦς στάσιν
ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γ' ἐμῆς;
ΔΙ. αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σ' ὁρῶν.
ἀλλ' ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ' ὅδε,
οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.
ΠΕ. ἔνδον προσείων αὐτὸν ἀνασείων τ' ἐγὼ
καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.
ΔΙ. ἀλλ' αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,
πάλιν καταστελοῦμεν· ἀλλ' ὄρθου κάρα.
ΠΕ. ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.
ΔΙ. ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων
στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.
ΠΕ. κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα·
τἀνθένδε δ' ὀρθῶς παρὰ τένοντ' ἔχει πέπλος.
ΔΙ. ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,
ὅταν παρὰ λόγον σώφρονας Βάκχας ἴδῃς.
ΠΕ. πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ
ἢ τῇδε, Βάκχῃ μᾶλλον εἰκασθήσομαι;
ΔΙ. ἐν δεξιᾷ χρὴ χἄμα δεξιῷ ποδὶ
αἴρειν νιν· αἰνῶ δ' ὅτι μεθέστηκας φρενῶν.
ΠΕ. ἆρ' ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς
αὐταῖσι Βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;
ΔΙ. δύναι' ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας
οὐκ εἶχες ὑγιεῖς, νῦν δ' ἔχεις οἵας σε δεῖ.
ΠΕ. μοχλοὺς φέρωμεν ἢ χεροῖν ἀνασπάσω
κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα;
ΔΙ. μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα
καὶ Πανὸς ἕδρας, ἔνθ' ἔχει συρίγματα.
ΠΕ. καλῶς ἔλεξας· οὐ σθένει νικητέον

926 *μητρὸς ἐμῆς* mut. in *μητρός γ' ἐμῆς P*, fort. *τῆς μητέρος* 929 *καθήρμοσα* ex *καθώρμισα* fecit *p*. Versum spurium ducit Middendorf 930 sq. in margine additos habet *P* 931 *ἐξ ἕδρας*] fort. *ἐκ μίτρας* (deleto v. 929) 932 *μέλει* ex *μέλη* fecit *p* Post 934 versum excidisse putat Kirchhoff 936 *ἐπὶ σφυροῖσι* Blass 940 *παραλόγον P* 941 *δεξιᾶ* ex *δεξιὸν* ut vid. fecit *p* 944 *αἴρειν νιν*] Aldina, *αἴρει νιν P* 946 *καὶ ἐν Βάκχαις ,αὐτῆσιν ἐλάταις'* schol. Phoen. 3, quem hic *αὐταῖσιν ἐλάταις* legisse monuit Valckenaer 951 *τὰ*] H. Stephanus, *τᾶν P* 952 *Πανὸς*] Brodeau, *καπνὸς P* 953 *καλῶς* ex *καλῶν* factum in *P*

γυναῖκας, ἐλάταισιν δ' ἐμὸν κρύψω δέμας.
ΔΙ. κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεὼν
ἐλθόντα δόλιον Μαινάδων κατάσκοπον.
ΠΕ. καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς
λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.
ΔΙ. οὐκοῦν ἐπ' αὐτὸ τοῦτ' ἀποστέλλῃ φύλαξ·
λήψῃ δ' ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος.
ΠΕ. κόμιζε διὰ μέσης με Θηβαίας πόλεως·
μόνος γὰρ αὐτῶν εἰμ' ἀνὴρ τολμῶν τόδε.
ΔΙ. μόνος σὺ πόλεως τῆσδ' ὑπερκάμνεις, μόνος·
τοιγάρ σ' ἀγῶνες ἀναμένουσιν οὕς σε χρή.
ἕπου δέ· πομπὸς δ' εἴμ' ἐγὼ σωτήριος,
κεῖθεν δ' ἀπάξει σ' ἄλλος. ΠΕ. ἡ τεκοῦσά γε.
ΔΙ. ἐπίσημον ὄντα πᾶσιν. ΠΕ. ἐπὶ τόδ' ἔρχομαι.
ΔΙ. φερόμενος ἥξεις ΠΕ. ἁβρότητ' ἐμὴν λέγεις.
ΔΙ. ἐν χερσὶ μητρός. ΠΕ. καὶ τρυφᾶν μ' ἀναγκάσεις.
ΔΙ. τρυφάς γε τοιάσδ'. ΠΕ. ἀξίων μὲν ἅπτομαι.
ΔΙ. δεινὸς σὺ δεινὸς κἀπὶ δείν' ἔρχῃ πάθη,
ὥστ' οὐρανῷ στηρίζον εὑρήσεις κλέος.
ἔκτειν', Ἀγαύη, χεῖρας αἵ θ' ὁμόσποροι
Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω
τόνδ' εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δ' ἐγὼ
καὶ Βρόμιός ἐστι. τἄλλα δ' αὐτὸ σημανεῖ.

ΧΟ. ἴτε θοαὶ Λύσσας κύνες ἴτ' εἰς ὄρος, stroph.
θίασον ἔνθ' ἔχουσι Κάδμου κόραι,
ἀνοιστρήσατέ νιν
ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ
Μαινάδων . . κατάσκοπον λυσσώδη.
μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας ἢ
σκόλοπος ὄψεται

954 ἐλάταισι δ' *P*, ἐν κλάδοις δ' Schoene 955 κρυφθῆναι] Aldina, κρυφῆναι *P* 961 πόλεως] Nauck, χθονός *P* 962 αὐτῶν εἰμ'] Elmsley, εἰμ' (εἰμ' Aldina) αὐτῶν *P* 964 fort. ἀμμένουσιν | οὕς σε χρή] Fix, οὓς ἐχρῆν *P* 965 εἴμ'] Aldina, εἶμ' *P* | σωτήριος postmodum additum in *P*, fort. θεωρίας. Cfr. 1047 968 ἐμοὶ λέγεις Elmsley 970 τοιάσδε *P* 976 ἐστι] scripsi, ἔσται *P* 977 Λύσσας] Elmsley, λύσσης *P* 978 ἔχουσι] ἄγουσι F. Gu. Schmidt 981 τὸν supplet Meineke 982 sq. ἢ σκόλοπος] fort. ἢ σκόπελος.

δοκεύοντα, Μαινάσιν δ' ἀπύσει·
τίς ὅδε Καδμείων
μαστὴρ ὀριοδρόμων
ἐς ὄρος ἐς ὄρος ἔμολ' ἔμολεν, ὦ Βάκχαι;
τίς ἄρα νιν ἔτεκεν;
οὐ γὰρ ἐξ αἵματος γυναικῶν ἔφυ,
λεαίνας δέ τινος ὅδ' ἢ Γοργόνων
Λιβυσσᾶν γένος.
ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος
φονεύουσα λαιμῶν διαμπὰξ
τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
τόκον γηγενῆ.

ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τ' ὀργᾷ antistr.
περὶ τὰ Βάκχι' ὄργια ματρός τε σᾶς
μανείσᾳ πραπίδι
παρακόπῳ τε λήματι στέλλεται,
τὰν ἀνίκατον ὡς κρατήσων βίᾳ.
γνώμαν σώφρονα θνατοῖς ἀπροφασίστοις
ἐς τὰ θεῶν ἔφυ
βρότειόν τ' ἔχειν ἄλυπος βίος.
τὸ σοφὸν οὐ φθονῶ·
χαίρω θηρεύου-
σα τάδ' ἕτερα μεγάλα φανέρ' ἄγοντ' ἀεὶ
ἐπὶ τὰ καλὰ βίον
ἦμαρ ἐς νύκτα τ' εὐαγοῦντ' εὐσεβεῖν,
τὰ δ' ἔξω νόμιμα δίκας ἐκβαλόν-
τα τιμᾶν θεούς.
ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος

---

986 *ὀριοδρόμων*] fort. *ὀρθρεύων* 987 *ἐς . . ἐς*] Aldina, *εἰς . . εἰς* *P* | *ἔμολ' ἔμολεν*] Elmsley, *ἔμολεν ἔμολεν* *P* 989 *ἔφυ*] Aldina, *ὅδ' ἔφυ* *P* 990 *ὅδ' ἢ*] Hermann, *ἢ* *P* 993 *λαιμῶν*] Tyrwhitt, *δαίμων* *P* 996 *τόκον*] e v. 1016 Elmsley, *γόνον* *P* 998 *περὶ τὰ*] Aldina, *περὶ* *P* | *ὄργια*] *ἱρὰ* Mekler | *σᾶς*] *Ῥέας* Bergmann. Cfr. 59, 131 999 *μανείσᾳ*] Brodeau, *μανεῖσα* *P* 1001 *βίᾳ*] fort. *νίκαν* 1002 *θνατοῖς*] Heath, *θάνατος* *P* | *ἀπροφασίστοις*] scripsi, *ἀπροφάσιστος* *P* 1003 *βρότειον*] Dindorf (*βροτείαν* Elmsley), *βροτείῳ* *P* 1005 *φθόνω* *P* 1007 *φανέρ' ἄγοντ'*] Fix, *φανερὰ τῶν* *P* | fort. *αἰεὶ* 1008 *ἐπὶ*] *ποτὶ* Sandys 1009 *ἆμαρ* Elmsley | *εὐαγοῦντ'*] Hermann, *εὖ ἄγουντ'* *P*

φονεύουσα λαιμῶν διαμπὰξ
τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
τόκον γηγενῆ.

φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν
δράκων ἢ πυριφλέγων
ὁρᾶσθαι λέων.
ἴθ', ὦ Βάκχε, θηραγρευτᾷ Βακχᾶν
γελῶντι προσώπῳ περίβαλε
βρόχον ἐπὶ θανάσιμον
ἀγέλαν πεσόντι τὰν Μαινάδων.

ΑΓΓΕΛΟΣ.

ὦ δῶμ' ὃ πρίν ποτ' εὐτυχεῖς ἀν' Ἑλλάδα,
Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς
δράκοντος ἔσπειρ' ὄφεος ἐν γαίᾳ θέρος,
ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλ' ὅμως
[χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν].
ΧΟ. τί δ' ἔστιν; ἐκ Βακχῶν τι μηνύεις νέον;
ΑΓΓ. Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός.
ΧΟ. ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.
ΑΓΓ. πῶς φής; τί τοῦτ' ἔλεξας; ἦ 'πὶ τοῖς ἐμοῖς
χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;
ΧΟ. εὐάζω ξένα μέλεσι βαρβάροις·
οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω.
ΑΓΓ. Θήβας δ' ἀνάνδρους ὧδ' ἄγεις . . .
. . . . ;
ΧΟ. ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι
κράτος ἔχουσ' ἐμόν.

1014 *δαίμων P* ut 993 1020 *θηραγρευτᾷ*] Dindorf, *θηραγρότα* (*ο* ras. ex *ω* ut videtur factum) *P* (*θηραγρέτα* Aldina, *θηραγρέτᾳ* Scaliger, *θηραγρεύτα* Nauck) 1023 *πεσόντι*] Scaliger, *πεσόντα P* 1024 *ΑΓΓΕΛΟΣ*] aptius videtur *ΘΕΡΑΠΩΝ* | *ηὐτύχεις* Heath, fort. *εὖ κλύεις* | *ἀν'* ex *ἐν* factum in *P* 1025 *ὃς* ex *ὡς* fecit *p* 1026 *ὄφεος ἐν γαίᾳ*] fort. *Ἀονίοις γύαις* 1028 ut ex Med. 54 illatum delevit Dobree | *τὰ*] ex Med. 54 correctum, *τῶν* ut vid. *P* 1029 *τί δ'* ex *τὸ δ'* factum in *P* | *τί μηνύεις P* 1031 *ἄναξ ὦ Βρόμιε . . μέγας* Hartung, *ὦναξ Βρόμιε, θεὸς σὺ φ. μ.* Kirchhoff (cfr. Christ. pat. 2100. 2542 *ἄναξ ἄναξ ἄφθιτε, σὺ θεὸς μέγας*) 1036 versum in fine mutilum esse monuit Brunck, alterum trimetrum intercidisse Seidler 1037 *ὁ Διόνυσος, οὐ Θῆβαι*] *ὁ Διός, οὐκέτι Θῆβαι* Dindorf, fort. *ὁ Διὸς παῖς, οὐ Θῆβαι*

ΑΓΓ. συγγνωστὰ μέν σοι, πλὴν ἐπ᾽ ἐξειργασμένοις
κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν.
ΧΟ. ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει
ἄδικος ἄδικά τ᾽ ἐκπορίζων ἀνήρ;
ΑΓΓ. ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς
λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,
λέπας Κιθαιρώνειον εἰσεβάλλομεν
Πενθεύς τε κἀγώ· δεσπότῃ γὰρ εἱπόμην·
ξένος θ᾽ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.
πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,
τά τ᾽ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.
ἦν δ᾽ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,
πεύκαισι συσκιάζον, ἔνθα Μαινάδες
καθῆντ᾽ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.
αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα
κισσῷ κομήτην αὖθις ἐξανέστεφον,
αἳ δ᾽, ἐκλιποῦσαι ποικίλ᾽ ὡς πῶλοι ζυγά,
βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.
Πενθεὺς δ᾽ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον
ἔλεξε τοιάδ᾽· ὦ ξέν᾽, οὗ μὲν ἕσταμεν,
οὐκ ἐξικνοῦμαι Μαινάδων ὅσοι νόθων·
ὄχθον δ᾽ ἐπεμβὰς ἢ ἐλάτην ὑψαύχενα
ἴδοιμ᾽ ἂν ὀρθῶς Μαινάδων αἰσχρουργίαν.
τοὐντεῦθεν ἤδη τοῦ ξένου θαῦμ᾽ ὁρῶ·
λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον·
κυκλοῦτο δ᾽ ὥστε τόξον ἢ κυρτὸς τροχὸς

1039 choro continuat et 1040 nuntio tribuit *P*, correxit Aldina 1041 *τίνι* Christ. pat. 653, *τίνει P* 1044 *ῥοάς*] Aldina, *ῥοᾶς P* 1048 *ποιηρὸν*] Aldina, *πικρὸν P*. Christ. pat. 676, *πρῶτον μὲν εἰς χλοηρὸν ἵζόν που νάπος*, unde *χλοηρὲς* conicit Doering 1050 *ὁρῷμεν*] Musgrave, *ὁρῶμεν P* 1051 *ὑψίκρημνον* schol. B Hephaest. p. 183 Gaisf., *ὑψίκομον* (i. e. *ὑψίκρημνον*) Anecd. Chis. de re metr. p. 26 1093 *καθῆντ᾽* Elmsley, *κάθηντ᾽ P* 1055 *αὖτις P* 1056 fort. *ἐκλιπόντες*, nisi aliquid excidit 1060 *ὅσοι*] *ὄσσοις* Canter 1061 *ὄχθον*] Aldina, *ὄχθων* et *δ᾽ ἐπ᾽ ἐμβὰς P* | *ἢ*] Tyrwhitt, *εἰς P* 1062 *αἰσχρουργίαν* ex *αἰγχουργίαν* factum in *P* 1063 *τοὐνθένδε δ᾽* Kirchhoff | *τι θαῦμ᾽ ὁρῶ p*, *θαυμάσθ᾽ ὁρῶ* Nauck, fort. *θέαμ᾽ ὁρῶ*. 1064 *οὐρανίον* vel *οὐρανίου P* 1066 *κυκλοῦτο*] Aldina, *κυκλοῦται P*

τόρνῳ γραφόμενος περιφορὰν ἑλικόδρομον·
ὣς κλῶν᾽ ὄρειον ὁ ξένος χεροῖν ἄγων
ἔκαμπτεν ἐς γῆν, ἔργματ᾽ οὐχὶ θνητὰ δρῶν.
Πενθέα δ᾽ ἱδρύσας ἐλατίνων ὄζων ἔπι,
ὀρθὸν μεθίει διὰ χερῶν βλάστημ᾽ ἄνω
ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν.
ὀρθὴ δ᾽ ἐς ὀρθὸν αἰθέρ᾽ ἐστηρίζετο
ἔχουσα νώτοις δεσπότην ἐφήμενον.
ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε Μαινάδας·
ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
καὶ τὸν ξένον μὲν οὐκέτ᾽ εἰσορᾶν παρῆν,
ἐκ δ᾽ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
Διόνυσος, ἀνεβόησεν· ὦ νεάνιδες,
ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τ᾽ ὄργια
γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.
καὶ ταῦθ᾽ ἅμ᾽ ἠγόρευε καὶ πρὸς οὐρανὸν
καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.
σίγησε δ᾽ αἰθήρ, σῖγα δ᾽ ὕλιμος νάπη
φύλλ᾽ εἶχε, θηρῶν δ᾽ οὐκ ἂν ἤκουσας βοήν.
αἳ δ᾽ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
ἔστησαν ὀρθὰ καὶ διήνεγκαν κόρας.
ὃ δ᾽ αὖθις ἐπεκέλευσεν· ὡς δ᾽ ἐγνώρισαν
σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,
ᾖξαν πελείας ὠκύτητ᾽ οὐχ ἥσσονες
ποδῶν ἔχουσαι συντόνοις δραμήμασι,
μήτηρ Ἀγαύη σύγγονοί θ᾽ ὁμόσποροι
πᾶσαί τε Βάκχαι· διὰ δὲ χειμάρρου νάπης
ἀγμῶν τ᾽ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
ὡς δ᾽ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον,
πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους

1067 *περιφορᾶν P* | *ἑλικόδρομον*] Reiske, *ἕλκει* (mut. in *ἕλκη*) *δρόμον P* 1078 *φωνήν* Reiske 1083 *ἐστήριξε* Christ. pat. 2259, fort. *ἐξήστραψε* 1084 *ὕλιμος* Christ. pat. 2260, *εὔλειμος P*. Cfr. frg. 495, 34 N. 1085 fort. *ἤκουες* 1087 *ὀρθὰ*] scripsi, *ὀρθαὶ P* 1088 *ἐπεκέλευσεν*] *ἐπεθώυξεν* M. L. Earle 1090 sq. *ἥσσονα . . ἔχουσαι* Heath, *ἥσσονες, . . τρέχουσαι* Hartung coll. Christ. pat. 2015 *ποδῶν δράμωσι συντόνοις ὁρμήμασιν*, at non placet *τρέχουσαι . . δραμήμασι*, fort. v. 1091 delendus, quod etiam Paley suspicatus est | *δρομήμασι P* et alii libri Christ. pat., *ὁρμήμασιν* alii 1096 *κραταιβόλους* Christ. pat. 667, *κραταβόλους P*

ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
[ὄζοισι δ' ἐλατίνοισιν ἠκοντίζετο].
ἄλλαι δὲ θύρσους ἵεσαν δι' αἰθέρος
Πενθέως, στόχον δύστηνον· ἀλλ' οὐκ ἤνυτον.
κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
καθῆσθ' ὁ τλήμων, ἀπορίᾳ λελημμένος.
τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους
ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
ἐπεὶ δὲ μόχθων τέρματ' οὐκ ἐξήνυτον,
ἔλεξ' Ἀγαύη· φέρε, περιστᾶσαι κύκλῳ
πτόρθου λάβεσθε, Μαινάδες, τὸν ἀμβάτην
θῆρ' ὡς ἕλωμεν, μηδ' ἀπαγγείλῃ θεοῦ
χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα
προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός·
ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιπετὴς
πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου
καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο
ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι
τλήμων Ἀγαύη, καὶ λέγει παρηίδος
ψαύων· ἐγώ τοι, μῆτερ, εἰμὶ παῖς σέθεν
Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·
οἴκτειρε δ', ὦ μῆτέρ, με μηδὲ ταῖς ἐμαῖς
ἁμαρτίαισι σπέρμα σὸν κατακτάνῃς.
ἣ δ' ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους
κόρας ἑλίσσουσ', οὐ φρονοῦσ' ἃ χρὴ φρονεῖν,
ἐκ Βακχίου κατείχετ', οὐδ' ἔπειθέ νιν.

1098 delevit P. J. Meier | ὄζοισί τ' Hermann 1099 ἄλλαι] Brodeau, ἄλλοι *P* 1100 στόχον] Reiske, τ' ὄχον *P* 1102 καθῆσθ' ὁ] Brunck, καθῆστο *P* | τλήμων] Aldina, τλῆμον *P* λελημμένος] Musgrave, λελησμένος *P*. Cfr. infra ad v. 1329 1103 δρυΐνοις συντριαινοῦσαι κλάδοις Hartung (συντριαινοῦσαι iam Pierson) 1104 ἀνεσπάρασσον] Aldina, ἀνεσπάρασον *P* 1108 sq. verba μηδ' . . κρυφαίους excidit Paley 1111 χαμαιριφὴς (vel χαμαὶ ῥιφεὶς) Christ. pat. 1430 1113 delet Nauck. Cfr. Christ. pat. 1432 | κακοῦ] fort. μόρου 1114 ἱερέα] ἱερία Elmsley, ἱερεία *P* 1115 προσπιτνεῖ *P* 1116 κτάνοι] Brunck, κτάνῃ *P* 1121 σπέρμα] scripsi, παῖδα *P*. Cfr. Med. 816 1123 χρῆν Brunck 1124 Βακχίου] Aldina, βακχείου *P*

λαβοῦσα δ' ὠλέναις ἀριστερὰν χέρα,
πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος
ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,
ἀλλ' ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν.
Ἰνὼ δὲ τἀπὶ θάτερ' ἐξειργάζετο
ῥηγνῦσα σάρκας, Αὐτονόη τ' ὄχλος τε πᾶς
ἐπεῖχε Βακχῶν· ἦν δὲ πᾶσ' ὁμοῦ βοή,
ὃ μὲν στενάζων ὅσον ἐτύγχανεν πνέων,
αἳ δ' ἠλάλαζον. ἔφερε δ' ἣ μὲν ὠλένην,
ἣ δ' ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ
πλευραὶ σπαραγμοῖς· πᾶσα δ' ᾑματωμένη
χεῖρας διεσφαίριζε σάρκα Πενθέως.
κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις
πέτραις, τὸ δ' ὕλης ἐν βαθυξύλῳ φόβῃ,
οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δ' ἄθλιον,
ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν,
πήξασ' ἐπ' ἄκρον θύρσον ὡς ὀρεστέρου
φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,
λιποῦσ' ἀδελφὰς ἐν χοροῖσι Μαινάδων.
χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη
τειχέων ἔσω τῶνδ', ἀνακαλοῦσα Βάκχιον
τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,
τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ.
ἐγὼ μὲν οὖν ⟨τῇδ'⟩ ἐκποδὼν τῇ ξυμφορᾷ
ἄπειμ', Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.
τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν
κάλλιστον· οἶμαι δ' αὐτὸ καὶ σοφώτατον
θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.

1125 ὠλέναισι χεῖρ' ἀριστεράν Bothe, fort. ἀλλ' ὠλένην λαβοῦσ' ἀριστερὰν χερί (λαβοῦσα δ' ὠλένην ἀριστερὰν χερί iam Minervini) 1132 στενάζων] Aldina, στυγνάζων P | ἐτύγχανε P | πλέων P, πνέων p 1133 ἔφερε] Duport, ἀνέφερε P | ὠλένην] Aldina, ἑλένην P 1134 sq. γυμνοῦσι δὲ πλευρὰς Pierson 1136 διεσφαίριζε] Aldina, διεσφέριζε P 1137 στύφλοις] στυφλοῖς Barnes, τυφλοῖς P 1138 φόβους ut vid. P, φόβῃ p 1141 πήξασ'] H. Stephanus, πτήξασ' P 1147 ᾧ] Reiske, ᾗ P et Christ. pat. 1300, ᾗ Heath 1148 τῇδ' om. P, supplevit Reiske. Sed fort. εἶμ' supplendum deleto versu proximo 1151 δ' Christ. pat. 1146 et Orion Anth. IV p. 55, γ' P 1152 κτῆμα Orion, χρῆμα P et Christ. pat. 1147

ΧΟ. ἀναχορεύσωμεν Βάκχιον,
ἀναβοάσωμεν ξυμφορὰν
τὰν τοῦ δράκοντος ἐκγενέτα Πενθέως,
ὃς τὰν θηλυγενῆ στολὰν
νάρθηκά τε πιστὸν Ἅιδαν
ἔλαβεν εὔθυρσον,
ταῦρον προηγητῆρα συμφορᾶς ἔχων.
Βάκχαι Καδμεῖαι,
τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε
ἐς γόον, ἐς δάκρυα.
καλὸς ἀγών, ἐν αἵματι στάζουσαν
χέρα περιβαλεῖν τέκνου.

ἀλλ' εἰσορῶ γὰρ πρὸς δόμους ὁρμωμένην
Πενθέως Ἀγαύην μητέρ' ἐν διαστρόφοις
ὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ.

ΑΓΑΥΗ.

Ἀσιάδες Βάκχαι, ΧΟ. τί με ὀρθεῖς ὦ; stroph.
ΑΓ. φέρομεν ἐξ ὄρεος
ἕλικα νεότομον ἐπὶ μέλαθρα,
μακάριον θήραν.
ΧΟ. ὁρῶ καί σε δέξομαι σύγκωμον.
ΑΓ. ἔμαρψα τόνδ' ἄνευ βρόχων
. . . . νέον νιν·
ὡς ὁρᾶν πάρα.

1153 *Βάκχιον*] Hermann, *βακχείων P* 1157 *πιστὸν Ἅιδαν* (*ἀΐδαν P*)] *Βιστονίδων* Tyrwhitt, *προῦπτον Ἅιδαν* Sandys 1161 *ἐξεπράξατε* Christ. pat. 1050 (et Scaliger), *ἐξεπράξατο P* | *γόον*] Canter, *γόνον P*. Cfr. Christ. pat. 1051 *εἰς θρῆνον* 1163 sq. fort. *ἐν αἵμασιν εὐάζουσαν* vel potius *εὐάζουσαν ἐν αἵμασιν χορεύειν τέκνου*. Cfr. epigr. in Anthol. Gr. app. Plan. XVI 289, 5 *καὶ τὴν εὐάζουσαν ἐν αἵματι παιδὸς Ἀγαύην*, Christ. pat. 1052 *ἐν αἵμασι στάζουσαν εἰσφέρειν χέρα* 1165 *πρὸς*] scripsi, *εἰς P* | *δόμους*] H. Stephanus, *δρόμους P* 1167 *ὄσσοις P* 1168 sqq. *ΑΓΑΥΗ*] Aldina, *γυνὴ P*, sed inde a v. 1251 nota Agauae etiam in *P* 1168 *τί μ' ὀροθύνεις ὤ*; Hermann, *τί με θροεῖς τάδ' ὤ*; Fix (*θροεῖς* iam Scaliger), fort. *τί με θροεῖς ὀρθῶς*; 1169 *ὄρεος* Plut. Crass. c. 33, Polyaen. VII 41, *ὀρέων P* 1171 *μακάριον θήραν* Polyaen. l. l., *μακαρίαν θήραν* Plut. l. l., *μακάριον θήραμα P* et Plut. Mor. 501 C 1174 lacunam indicavit Canter | *νέον λίν* H. Stephanus, fort. *λέοντος ⟨ἀγροτέρου⟩ νέον ἶνιν* (*μηλοφόνου* supplet Macnaghten)

ΧΟ. πόθεν ἐρημίας;
ΑΓ. Κιθαιρὼν ΧΟ. τί Κιθαιρών;
ΑΓ. κατεφόνευσέν νιν.
ΧΟ. τίς ἁ βαλοῦσα; ΑΓ. πρῶτον ἐμὸν τὸ γέρας.
ΧΟ. μάκαιρ' Ἀγαύη ΑΓ. κληζόμεθ' ἐν θιάσοις.
ΧΟ. τίς ἄλλα; ΑΓ. τὰ Κάδμου ΧΟ. τί Κάδμου;
ΑΓ. γένεθλα
μετ' ἐμὲ μετ' ἐμὲ τοῦδ'
ἔθιγε θηρός. ΧΟ. εὐτυχεῖς τᾷδ' ἄγρᾳ.

ΑΓ. μέτεχέ νυν θοίνας. ΧΟ. τί μετέχω τλάμων; antistr.
ΑΓ. νέος ὁ μόσχος ἄρ-
τι γένυν ὑπὸ κόρυθ' ἁπαλότριχα
κατάκομον θάλλει.
ΧΟ. πρέπει γ' ὥστε θὴρ ἄγραυλος φόβῃ.
ΑΓ. ὁ Βάκχιος κυναγέτας
σοφὸς σοφῶς ἀνέπηλ' ἐπὶ θήρᾳ
τοῦδε Μαινάδας.
ΧΟ. ὁ γὰρ ἄναξ ἀγρεύς.
ΑΓ. ἐπαινεῖς; ΧΟ. τί δ'; ἐπαινῶ.
ΑΓ. τάχα δὲ Καδμεῖοι
ΧΟ. καὶ παῖς γε Πενθεὺς ΑΓ. ματέρ' ἐπαινέσεται,
ΧΟ. λαβοῦσαν ἄγραν ΑΓ. τάνδε λεοντοφυῆ
ΧΟ. περισσὰν ΑΓ. περισσῶς. ΧΟ. ἀγάλλῃ; ΑΓ. γέγηθα

1178 κατεφόνευσε *P* 1179 ΑΓ. πρῶτον] Hartung, πρῶτα; ΑΓ. *P*, πρώτα; ΑΓ. Hermann | ἐμὸν] Plut. Crass. c. 33, ἐμὸν ἐμὸν *P* 1181 τίς ἄλλα τὰ κάδμου Agauae continuat *P*, corr. Heath | γένεθλα] Heath, γένεθλα γένεθλα *P* 1183 τᾷδ' ἄγρᾳ] Aldina, τάδ' ἄγρα *P* 1184 μέτεχε νῦν *P* 1187 θάλλει] Musgrave, βάλλει *P* 1188 Agauae continuat *P*, correxit Tyrwhitt | πρέπει γ' ὥστε θὴρ ἄγραυλος φόβῃ] Kirchhoff, πρέπει γὰρ ὥστε θηρὸς ἀγραύλου φόβῳ *P* (φόβη iam Brodeau) 1189 Βάκχιος] Aldina, βακχεῖος *P* 1190 sq. σοφῶς] Brunck, σοφὸς *P* | ἀνέπηλ'] Dindorf, ἀνέπηλεν *P* | θήρᾳ τοῦδε] Hermann, θήρα τόνδε *P* (θῆρα τόνδε Brodeau) 1193 τί δ'; omisit *P*, addidit Aldina 1194 δὲ Καδμεῖοι] Aldina, δὲ καὶ καδμεῖοι *P* 1195 sqq. καὶ παῖς . . περισσῶς choro, ἀγάλλῃ Agauae (nota γυνή praefixa), reliqua choro tribuit *P*, correxit ex strophae ratione Hermann H. Stephanum secutus et alii (ματέρ' 1195 et v. 1199 integrum choro continuat Hermann) 1195 ματέρα *P* | ἐπαινέσεται] Aldina, ἐπαινεύσεται *P* 1196 λεοντοφυᾶ Dindorf 1197 περισσὰν Brodeau, περισσὰς *P*

μεγάλα μεγάλα καὶ
φανερὰ τᾶδε ΧΟ. γᾷ κατειργασμένα.

ΧΟ. δεῖξόν νυν, ὦ μάκαιρα, σὴν νικηφόρον
ἀστοῖσιν ἄγραν ἣν φέρουσ' ἐλήλυθας.
ΑΓ. ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸς
ναίοντες, ἔλθεθ' ὡς ἴδητε τήνδ' ἄγραν
Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν
οὐκ ἀγκυλωτοῖς Θεσσαλῶν στοχάσμασιν,
οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι
χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν
καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;
ἡμεῖς δέ γ' αὐτῇ χειρὶ τόνδε θ' εἵλομεν
χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν.
ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας.
Πενθεύς τ' ἐμὸς παῖς ποῦ 'στιν; ἀράσθω λαβὼν
πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,
ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε
λέοντος ὃν πάρειμι θηράσασ' ἐγώ.

ΚΑΔΜΟΣ.

ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος
Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,
οὗ σῶμα μόχθων μυρίοις ζητήμασιν
φέρω τόδ' εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς
διασπαρακτὸν κοὐδὲν ἐν ταὐτῷ πέδῳ
[λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ].
ἤκουσα γάρ του θυγατέρων τολμήματα,
ἤδη κατ' ἄστυ τειχέων ἔσω βεβὼς

1199 τᾶδε γᾷ] L. Dindorf, τάδ' ἔργα *P* 1200 νῦν *P* | μάκαιρα] scripsi, τάλαινα *P* 1203 ἴδητε] Aldina, ἴδετε *P* 1205 ἀγκυλητοῖς Nauck | (στοχίσμασιν schol. Hec. 1156) 1207 sq. χρεὼν et μάτην permutat Nauck 1209 γ' αὐτῇ] Kirchhoff, ταύτῃ *P* | τόνδε] Aldina, τόδε *P* 1210 χωρὶς σιδήρου τ' Pierson, fort. χωρίς τέ γ' ἀθέρος (χωρίς τ' ἀθῆρος Ruhnken) 1212 ἀράσθω] Scaliger, αἱρέσθω *P*, αἰρέσθω Portus 1213 πηκτῶν] Barnes (Christ. pat. 1263 πηκτὰς κλίμακος πρὸς ἐμβάσεις), πλεκτῶν *P* | οἴκοις Barnes 1217 fort. δόμων πέλας 1218 μόχθων] scripsi, μοχθῶν *P* 1219 Κιθαιρῶνος] Aldina, κιθερῶνος *P* 1221 delevi Nauckium secutus | δυσεύρετον Reiske, δυσευρέτως Hermann 1223 ἔσω hic in *P*

σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα·
πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι
τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο.
καὶ τὴν μὲν Ἀκτέων' Ἀρισταίῳ ποτὲ
τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θ' ἅμα
ἔτ' ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας,
τὴν δ' εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ
στείχειν Ἀγαύην, οὐδ' ἄκραντ' ἠκούσαμεν·
λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.

ΑΓ. πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,
πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ
θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δ' ἐμέ,
ἣ τὰς παρ' ἱστοῖς ἐκλιποῦσα κερκίδας
ἐς μεῖζον ἥκω, θῆρας ἀγρεύειν χεροῖν.
φέρω δ' ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε
λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις
ὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν·
γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν
κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ,
μακάριος, ἡμῶν τοιάδ' ἐξειργασμένων.

ΚΑ. ὦ πένθος οὐ μετρητὸν οὐδ' οἷόν τ' ἰδεῖν,
[φόνον ταλαίναις χερσὶν ἐξειργασμένων].
καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν
ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.
οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ' ἐμῶν·
ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλ' ἄγαν
Βρόμιος ἄναξ ἀπώλεσ' οἰκεῖος γεγώς.

ΑΓ. ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
ἔν τ' ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς
εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,

1224 πάρα] Musgrave, πέρι *P* 1227 Ἀκτέων'] Elmsley, ἀκταίων' *P* | Ἀρισταίῳ] Heath (Ἀρισταίου Milton), ἀριστέω *P*, ἀριστέα *p* 1229 δρυμοὺς] E. Bruhn, δρυμοῖς *P* 1230 τὴν δ'] Barnes, τήνδ' *P* 1232 αὐτήν] Scaliger, αὐτῆς *P* 1237 μείζον' *P* | θῆρας in ras. scripsit *p* 1240 ἀγκρεμασθῇ] Hermann, ἂν κρεμασθῇ *P* 1241 fort. ἐκγαυριῶν ex Bekk. Anecd. p. 87 γαυριᾶν· καὶ τοῦτο μέμφονται. Δημοσθένης περὶ τοῦ στεφάνου. Εὐριπίδης Βάκχαις | ἐμοῖς] Aldina, ἐμῆς *P* 1245 delevit Middendorf | ἐξειργασμένον *p* 1246 fort. καλὸν πρόθυμα 1252 σκυθρωπόν] Aldina, σκυθρωπός *P*

ὅπως νεανίαισι Θηβαίοις ἅμα
θηρῶν ὀριγνῷτ᾽· ἀλλὰ θεομαχεῖν μόνον
οἷός τ᾽ ἐκεῖνος. νουθετητέος, πάτερ,
σοὐστίν. τίς αὐτὸν δεῦρ᾽ ἂν ὄψιν εἰς ἐμὴν
καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;
ΚΑ. φεῦ φεῦ· φρονήσασαι μὲν οἷ᾽ ἐδράσατε
ἀλγήσετ᾽ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους
ἐν τῷδ᾽ ἀεὶ μενεῖτ᾽ ἐν ᾧ καθέστατε,
οὐκ εὐτυχοῦσαι δόξετ᾽ οὐχὶ δυστυχεῖν.
ΑΓ. τί δ᾽ οὐ καλῶς τῶνδ᾽ ἢ τί λυπηρῶς ἔχει;
ΚΑ. πρῶτον μὲν ἐς τόνδ᾽ αἰθέρ᾽ ὄμμα σὸν μέθες.
ΑΓ. ἰδού· τί μοι τόνδ᾽ ἐξυπεῖπας εἰσορᾶν;
ΚΑ. ἔθ᾽ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ;
ΑΓ. λαμπρότερος ἢ πρὶν καὶ διιπετέστερος.
ΚΑ. τὸ δὲ πτοηθὲν τόδ᾽ ἔτι σῇ ψυχῇ πάρα;
ΑΓ. οὐκ οἶδα τοὔπος τοῦτο; γίγνομαι δέ πως
ἔννους μετασταθεῖσα τῶν πάρος φρενῶν.
ΚΑ. κλύοις ἂν οὖν τι κἀποκρίναι᾽ ἂν σαφῶς;
ΑΓ. ὡς ἐκλέλησμαί γ᾽ ἃ πάρος εἴπομεν, πάτερ.
ΚΑ. ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
ΑΓ. σπαρτῷ μ᾽ ἔδωκας, ὡς λέγουσ᾽, Ἐχίονι.
ΚΑ. τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;
ΑΓ. Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ.
ΚΑ. τίνος πρόσωπον δῆτ᾽ ἐν ἀγκάλαις ἔχεις;
ΑΓ. λέοντος, ὥς γ᾽ ἔφασκον αἱ θηρώμεναι.
ΚΑ. σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν.
ΑΓ. ἔα, τί λεύσσω; τί φέρομεν τόδ᾽ ἐν χεροῖν;
ΚΑ. ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.
ΑΓ. ὁρῶ μέγιστον ἄλγος ἡ τάλαιν᾽ ἐγώ.

1254 ὅπως] scripsi, ὅτ᾽ ἐν *P* 1257 σοὐστίν] Kirchhoff, σοί τ᾽ ἐστιν *P*, σοί ᾽στιν Paley 1267 διειπετέστερος Elmsley 1268 τόδ᾽ ἔτι] Aldina, τόδέ τι *P* 1269 τοὔπος *P*, τοὖπος *p* | γίγνομαι (γίνομαι *P*) δέ πως] versu proximo deleto γιγνώσκω δέ πως Kirchhoff, κινοῦμαι δέ πως Allen 1271 σαφῶς] Reiske, σοφῶς *P* 1272 ἐκλέλησμαι] Aldina, ἐλέλησμαι *P* 1274 ἔδωκας ἐς δόμους F. Gu. Schmidt 1276 ἐμῇ] Aldina, ἐμοί *P* 1277 τί μου *P*, τίνος *p* 1279 notam Agauae ante βραχὺς habet et ante v. proximum om. *P*, correxit Aldina 1280 φέρομεν] Elmsley, φέρομαι *P* | αὐτὸ] αὖτις (i. e. αὖθις) Reiske

ΚΑ. μῶν σοι λέοντι φαίνεται προσεικέναι;
ΑΓ. οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαιν' ἔχω κάρα.
ΚΑ. ᾑμαγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι.
ΑΓ. τίς ἔκτανέν νιν; πῶς ἐμὰς ἦλθ' ἐς χέρας;
ΚΑ. δύστηνʼ ἀλήθει', ὡς ἐν οὐ καιρῷ πάρει.
ΑΓ. λέγ', ὡς τὸ μέλλον καρδία πήδημ' ἔχει.
ΚΑ. σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.
ΑΓ. ποῦ δ' ὤλετ'; ἦ κατ' οἶκον; ἢ ποίοις τόποις;
ΚΑ. οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες.
ΑΓ. τί δ' ἐς Κιθαιρῶν' ἦλθε δυσδαίμων ὅδε;
ΚΑ. ἐκερτόμει θεὸν σάς τε βακχείας μολών.
ΑΓ. ἡμεῖς δ' ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;
ΚΑ. ἐμάνητε, πᾶσά τ' ἐξεβακχεύθη πόλις.
ΑΓ. Διόνυσος ἡμᾶς ὤλεσ', ἄρτι μανθάνω.
ΚΑ. ὕβριν γ' ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.
ΑΓ. τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;
ΚΑ. ἐγὼ μόλις τόδ' ἐξερευνήσας φέρω.
ΑΓ. ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς;
. . . .
ΑΓ. Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκ' ἐμῆς;
ΚΑ. ὑμῖν ἐγένεθ' ὅμοιος, οὐ σέβων θεόν.
τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,
ὑμᾶς τε τόνδε θ', ὥστε διολέσαι δόμους
κἄμ', ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς
τῆς σῆς τόδ' ἔρνος, ὦ τάλαινα, νηδύος
αἴσχιστα καὶ κάκιστα κατθανόνθ' ὁρῶ,
ᾧ δῶμ' ἀνέβλεφ', ὃς συνεῖχες, ὦ τέκνον,
τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,
πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ
οὐδεὶς ὑβρίζειν ἤθελ' εἰσορῶν τὸ σὸν

1283 *προσεικέναι*] Brunck, *προσεοικέναι P* 1285 *ᾑμαγμένον*] Musgrave, *οἰμωγμένον P*, *ᾠμωγμένον* lex. Messan. ed. H. Rabe N. Mus. Rhen. 47 p. 413 1286 *ἔκτανέ P* | *ἦλθ' ἐς*] Aldina, *ἦλθες P*, *ἦλθεν* Elmsley 1289 *κασίγνηται*] Musgrave, *κασίγνητοι P* | *χαὶ κασίγνηται* Markland 1290 *ἢ κατ' P* | fort. *ἢ 'ν ποίοις* 1291 *Ἀκτέωνα*] Elmsley, *ἀκταίωνα P* 1295 *ἐμάνη τὲ P* 1297 *ὕβριν γ'*] Heath, *ὕβριν P* 1300 *ἢ P* | *συγκεκλῃμένον P*, *συγκεκλειμένον p*. Lacunam post hunc versum indicavit Victorius 1308 *ᾧ P*, superscr. *ὃν p* | *ἀνέβλεφ'*] Elmsley, *ἀνέβλεπεν P*

κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες.
νῦν δ' ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι
ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος
ἔσπειρα κἀξήμησα κάλλιστον θέρος.
ὦ φίλτατ' ἀνδρῶν· καὶ γὰρ οὐκέτ' ὢν ὅμως
τῶν φιλτάτων ἔμοιγ' ἀριθμήσῃ, τέκνον·
οὐκέτι γενείου τοῦδε θιγγάνων χερί,
τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξῃ, τέκνον,
λέγων· τίς ἀδικεῖ, τίς σ' ἀτιμάζει, γέρον;
τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;
λέγ', ὡς κολάζω τὸν ἀδικοῦντά σ', ὦ πάτερ.
νῦν δ' ἄθλιος μέν εἰμ' ἐγώ, τλήμων δὲ σύ,
οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.
εἰ δ' ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ,
ἐς τοῦδ' ἀθρήσας θάνατον ἡγείσθω θεούς.

ΧΟ. τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δ' ἔχει δίκην
παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.

ΑΓ. ὦ πάτερ, ὁρᾷς γὰρ τἄμ' ὅσῳ μετεστράφη
. . . .

ΔΙΟΝΥΣΟΣ.

. . . .
δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σή,

1312 ἐλάμβανες] Hermann, ἐλάμβανεν *P* 1317 τέκνον] Reiske, τέκνων *P* 1318 θιγγάνων] Brodeau, θιγγάνω *P* 1319 προσπτύξῃ *P*, sed *υ* ex *ε* corr. *p* 1320 τίς] Barnes, τίς σ' *P* 1329 lacunam (satis amplam) post hunc versum statuit Tyrwhitt. Cfr. Apsin. in Rhet. Gr. ed. Wz. IX p. 587 παρὰ τῷ Εὐριπίδῃ τοῦ Πενθέως ἡ μήτηρ Ἀγαύη ἀπαλλαγεῖσα τῆς μανίας καὶ γνωρίσασα τὸν παῖδα τὸν ἑαυτῆς διεσπασμένον κατηγορεῖ μὲν αὐτῆς, ἔλεον δὲ κινεῖ et p. 590 τοῦτον τὸν τρόπον κεκίνηκεν Εὐριπίδης οἶκτον ἐπὶ τῷ Πενθεῖ κινῆσαι βουλόμενος. ἕκαστον γὰρ αὐτοῦ τῶν μελῶν ἡ μήτηρ ἐν ταῖς χερσὶ κρατοῦσα καθ' ἕκαστον αὐτῶν οἰκτίζεται. Quem ex Bacchis Euripidis adfert schol. Aristoph. Plut. 907 versum: εἰ μὴ γὰρ ἴδιον ἔλαβον ἐς χέρας (fort. ἐν χερσὶν) μύσος, huic lacunae tribuit idem Tyrwhitt. Ex Lucian. Pisc. c. 2 verba καθάπερ τινὰ Πενθέα ἢ Ὀρφέα „λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον“ huc rettulit Musgrave. Glossarum Antiatticistae in Bekk. Anecd. p. 87 γαυριᾶν· καὶ τοῦτο μέμφονται . . Εὐριπίδης Βάκχαις et p. 105 λελάβημαι· ἀντὶ τοῦ εἴλημμαι . . Εὐριπίδης Βάκχαις altera fort. ad v. 1241 referenda, alteram ad λελημμένος v. 1102 pertinere monuit Elmsley. Integro codice utebatur auctor Christ. pat., cuius v. 1312 sq. Porson, 1466—8 Burges ex hoc loco repetivit, alios Hartung, Kirchhoff Philol. VIII p. 78 sqq., alii huc revocaverunt 1330 om. *P*, e schol. Dionys. Per. 391 protulit Bredow, recepit Matthiae

ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς, 1332
ἐκθηριωθεῖσ᾽ ὄφεος ἀλλάξει τύπον, 1331
ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,
ἐλᾷς μετ᾽ ἀλόχου, βαρβάρων ἡγούμενος.
πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι
πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον
διαρπάσωσι, νόστον ἄθλιον πάλιν
σχήσουσι· σὲ δ᾽ Ἄρης Ἁρμονίαν τε ῥύσεται
μακάρων τ᾽ ἐς αἶαν σὸν καθιδρύσει βίον.
ταῦτ᾽ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω
Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν
ἔγνωθ᾽, ὅτ᾽ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον
εὐδαιμονοῖτ᾽ ἂν σύμμαχον κεκτημένοι.
ΑΓ. Διόνυσε, λισσόμεσθά σ᾽, ἠδικήκαμεν.
ΔΙ. ὄψ᾽ ἐμάθεθ᾽ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε.
ΑΓ. ἐγνώκαμεν ταῦτ᾽· ἀλλ᾽ ἐπεξέρχῃ λίαν.
ΔΙ. καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.
ΑΓ. ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.
ΔΙ. πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.
ΑΓ. αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί.
ΔΙ. τί δῆτα μέλλεθ᾽ ἅπερ ἀναγκαίως ἔχει;

ΚΑ. ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακόν,
σύ θ᾽ ἡ τάλαινα σύγγονοί τε σαί,
ἐγώ θ᾽ ὁ τλήμων βαρβάρους ἀφίξομαι
γέρων μέτοικος· ἔτι δέ μοὐστὶ θέσφατον
ἐς Ἑλλάδ᾽ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.
καὶ τὴν Ἄρεως παῖδ᾽ Ἁρμονίαν, δάμαρτ᾽ ἐμήν,

1332. 1331 inverso ordine habet *P*, transposuit Schoene 1332 Ἁρμονίαν] Aldina, ἁρμονίας *P* 1333 ὄχον] Aldina, ὄχων *P* 1334 ἐλᾷς *P* 1341 σοφρονεῖν *P*, corr. *p* 1342 ἄγνωθ᾽ *P*, corr. *p* 1344. 1346. 1348 Cadmo tribuit *P*, corr. Elmsley 1344 λισσόμεσθα] Aldina, λισσόμεθα *P* 1345 ἐμάθεθ᾽ . . ᾔδετε] Aldina, ἐμέθετ᾽ . . εἴδετε *P*. Cfr. Bekk. Anecd. p. 98 ᾔδεται (ᾔδετε Elmsley)· Εὐριπίδης Βάκχαις | δ᾽ ἐχρῆν *P* 1347 ὑμῶν] Victorius, ἡμῶν *P*. Post 1348 nonnulla intercidisse videntur 1349 τάδε] Aldina, τάγε *P* | ἐπαίνεσε *P*, ἐπένευσεν *p* 1350 τλήμονες] Aldina, τήλμονες *P* 1353 ἐγὼ σύ θ᾽ Paley. Post hunc v. nonnulla excidisse videntur 1355 μοὐστὶ] M. Haupt, μοι τὸ *P*. Cfr. Christ. pat. 1670 ἔστι γὰρ τὸ θέσφατον

δράκων δρακαίνης ⟨σχῆμ'⟩ ἔχουσαν ἀγρίας
ἄξω 'πὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,
ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι
κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην
Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι.

ΑΓ. ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.

ΚΑ. τί μ' ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ,
ὄρνιν ὅπως κηφῆνα πολιόχρων κύκνον;

ΑΓ. ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;

ΚΑ. οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ.

ΑΓ. χαῖρ', ὦ μέλαθρον, χαῖρ', ὦ πατρία
πόλις· ἐκλείπω σ' ἐπὶ δυστυχίᾳ
φυγὰς ἐκ θαλάμων.

ΚΑ. στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου
. . . .

ΑΓ. στένομαί σε, πάτερ. ΚΑ. κἀγὼ σέ, τέκνον,
καὶ σὰς ἐδάκρυσα κασιγνήτας.

ΑΓ. δεινῶς γὰρ τάνδ' αἰκίαν
Διόνυσος ἄναξ
τοὺς σοὺς εἰς οἴκους ἔφερεν.

ΚΑ. καὶ γὰρ ἔπασχεν δεινὰ πρὸς ὑμῶν,
ἀγέραστον ἔχων ὄνομ' ἐν Θήβαις.

ΑΓ. χαῖρε, πάτερ, μοι. ΚΑ. χαῖρ', ὦ μελέα
θύγατερ. χαλεπῶς δ' ἐς τόδ' ἂν ἥκοις.

ΑΓ. ἄγετ', ὦ πομποί, με κασιγνήτας
ἵνα συμφυγάδας ληψόμεθ' οἰκτράς.

1358 σχῆμ' supplevit Nauck (cfr. Jon. 992), φύσιν Aldina | ἀγρίας] Lenting, ἀγρίαν P 1363 στερεῖσα] Barnes, στερηθεῖσα P 1365 ὄρνιν] Elmsley, ὄρνις P (ὄρνιθ' Heath) | πολιόχρων] Musgrave, πολιόχρως P (πολιόχροα Heath) | κύκνον] Heath, κύκνος P 1367 σμικρὸς Elmsley 1368. 1371. 1374 notas om. P, addidit Aldina 1368 πατρία] Elmsley, πατρῴα P. Post 1371 lacunam indicavit Hermann 1372 στένομαι] Elmsley (στένομεν Brodeau), στέρομαι P | κἀγὼ σέ] Barnes, κἀγὼ P 1373 κασιγνήτας] Barnes, κασιγνήτους P 1374 τήνδ' Dindorf | δεινῶς ἄγρας τήνδ' (malim τῆσδ') αἰκίαν Weidgen, fort. δεινῶς δεινὴν τήνδ' αἰκίαν 1376 τοὺς σούς, πάτερ, εἰς Hermann | ἔφερε P 1377 ΚΑ. καὶ γὰρ ἔπασχεν] post Bothium Hermann, ΔΙ. καὶ γὰρ ἔπασχον P 1378 ἀγέραστον] Barnes, ἀγέρατον P | ἔχων ὄνομ'] Aldina, ὄνομ' ἔχων P 1379 πάτερ] Aldina, ὦ πέρ P 1380 χαλεπῶς δ' Reiske, χαλεπῶς P 1382 ληψόμεθ'] Elmsley, ληψώμεθ' P

ἔλθοιμι δ' ὅπου
μήτε Κιθαιρὼν ⟨ἔμ' ἴδοι⟩ μιαρὸς
μήτε Κιθαιρῶν' ὄσσοισιν ἐγώ,
μήθ' ὅθι θύρσου μνῆμ' ἀνάκειται·
Βάκχαις δ' ἄλλαισι μέλοιεν.

ΧΟ. πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ' ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντ' οὐκ ἐτελέσθη,
τῶν δ' ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ' ἀπέβη τόδε πρᾶγμα.

1384 ἔμ' ἴδοι supplevit Schoenium secutus Kirchhoff (μιαρός μ' ἐσίδοι Musgrave) 1387 Βάκχαις] Aldina, βάκχαισι *P*, Βάκχαι Madvig 1391 πόρον] Aldina, πόρων *P* | εὗρε *P*. — Subscripsit τέλος εὐριπίδου βακχῶν *P*

APPENDIX

conjecturas minus probabiles continens.

Argum. lin. 6 γενομένοις nescio quis 7 τὸν ϑεὸν καὶ τὰς ἄλλας Hermann 10 sq. πράττει πάντα, ὡς κατ' ἄνϑρωπον τολμῶν et 17 sq. | διεσάφησεν, ἵνα μὴ ἔργοις ἢ λόγοις Elmsley 18 ὑπό τινος τῶν ἔκτοτε Hermann

Hanc fabulam ut Iphigeniam Aul. ab Euripide minore interpolatam iudicat Boeckh

V. 1 Priscianum qui habet Θηβαίαν κατά legisse Θηβαίαν πλάκα putat M. Haupt 4 βροτησίᾳ Camper 6—9 delet Klinkenberg 8 τυφόμενα] σῴζοντα J. J. Hartman | δίου τ' ἔτι πυρὸς Porson, ἁδροῦ (ex Plutarcho) τε πυρὸς ἔτι Hartung 9 delet Collmann

14 Περσῶν δ' Elmsley 14—19 et 21—25 additicios putat Usener, eosdem et 28—31. 39—42. 50—54 delet Chr. Baier (30. 31. 33. 36—38, in v. 35 ὁμοῦ pro ὅσαι cum Usenero scribens, 33—42. 50—63 delet Klinkenberg)

20 delet, 23 post 25 transponens et post 33 lacunam statuens, G. Bernhardy, item 20 delet, scribens 22 τελετὰς ἐδείχϑην cum Kirchhoffio, C. Bock | τήνδε πρώτην Cobet. Post 20 olim lacunam statuebam 21 τἀκεῖ Wilamowitz 22 ἐμφανῶς Christ. pat. 1564, unde τελετὰς ἐδείχϑην ἐμφανῶς Kirchhoff. Post 22 lacunam statuit Paley 23 πρώτας γε Schoene. Versum delet, scribens 21 κἀκεῖ 'χόρευσα, Boeckh 23—25 delet Althaus 28 μοιχευϑεῖσαν Heath | ϑνητῶν olim Elmsley 29 τήνδ' Paley

30—34 delet Collmann 31 ὅτι] οὗ Mekler 32 νιν] νυν H. Stephanus | αὐτάς τ' Matthiae 38 δικορύφοις Pierson | ἀνορόφοις . . στέγαις Mekler, συνορόφους ἧνται πέτρας Arnim | κεῖνται Usener

51 sq. ζητῇ σὺν ὅπλοις . . ἄγειν, ἔγχη συνάψω F. Gu. Schmidt 52 Μαινάδων Elmsley 53 ϑεῖον Schoene, γνωτὸν Sitzler 53 sq. ἀλλάξας ἐγὼ μορφὴν ἐμὴν Hermann 54 post 22 collocat Allen 56 sq. ante 55 transponit, ante 56 versum (ἤδη δ' ἐπῆλϑον ἄσσον αἵδε δωμάτων) intercidisse ratus, Arnim

61 Πενϑέως ὃν σέβει Arnim 63 ἐλϑὼν γυναιξὶ F. Gu. Schmidt 65 παραμείψασα Heath, μεταμείψασα Musgrave 66 βρομιώτην vel βρομιῶτις Hermann | τὸν πόνον Schoene, 'γὼ πόνον Herwerden 67 ἀζομένα ϑεόν Hermann 68 alterum τίς ὁδῷ delet Bothe. Tertium τίς delet (64 γᾶς retinens) Elmsley

71 γὰρ εὐοῖ (vel γὰρ ὦνα, Διόνυσέ, σ') Jacobs, γὰρ ἤδη Brunck | ὑμνήσω Διόνυσον Bothe | ὑμνήσω] κελαδήσω Hermann, μελετῶ Althaus 72 ὦ delet Nauck | αἰδήμων Musgrave

81 πλόκαμόν τε στεφανωθείς Elmsley 88 ὃν πόδ' ἔχουσ' Musgrave, ὃν ἔχουσ' Nauck 89 sq. ἀνάγκαις ἀπτομένα Διὸς βροντᾷ (vel βρονταῖς) Purgold

93 κεραυνοπλῆγα (et 77 ὁσίοις καθαρμοῖς) Hermann 94 sq. λοχίαις . . παλάμαις Jacobs

102 ἔνθεν ὑγρὰν σπεῖραν ὄφεων Earle | κηροτρόφον Musgrave, θηροφόρον Morice, θηρότροφον Allen

111 στικτά Tyrrell | τ'] δ' apographa Parisina 112 πλοκάμων] ποκάδων Reiske 112 sq. πλοκάμοις μαλλῶν Musgrave 114 θιασοῦσθ' Musgrave 115 Βρόμιον ὅστις ἄγει Bothe, Βρόμιος ὅσιος ἄγει Purgold, Βρόμιος ἔς τ' ἀνάγει Camper | etiam ὁπόταν ἄγῃ Elmsley, ὅταν ἄγῃ olim Dindorf 116 μένει] πολεῖ F. Gu. Schmidt 118 ἀπὸ κερκίδων Reiske

123 τρικόρυθές γ' ἵν' ἄντροις Brunck, τρικόρυθες ἔνθ' ἐν ἄντροις Dobree 125 sqq. εὗρον εὐοῖ . ἀνὰ δὲ Βάκχια κέρασαν . . πνεύματα (deleto συντόνῳ) Althaus 126 ἀνὰ δὲ βακχείαν σύντονον Portus, ἀνὰ δὲ σύντονα Βακχίῳ Camper, βακχείῳ δ' ἀνὰ (cum Reiskio) συντόνῳ vel ἀνὰ δὲ σύντονα βακχίῳ vel potius ἀνὰ δὲ Βακχάδι συντόνῳ Hermann, βακχείᾳ δ' ἀνὰ συντόνῳ Dobree, βακχεῖον δ' ἀνὰ τύμπανον Collmann, αὐδᾷ βάκχια συντόνῳ (et 128 πνεύματα) olim coniciebam, βακχείῳ δ' ἀνὰ τυμπάνῳ Earle | βακχικὰ Musgrave | εὐτόνῳ Boeckh 126 sqq. ἀνὰ δὲ βάκχια συντόνων . . ἀδυβοᾶν . . πνεύματα Schoene 128 πνεύματα Camper

130 μαινόμενοι] δεχόμενοι Reiske 131 ματέρος ἐξάνυσαν τελετάς Musgrave 135 ἦδος ἐν ὄρεσιν Musgrave | ὅς τ' ἂν Hermann, χῶταν (et οὔρεσι) J. S. Reid 136 sq. ἐν θιάσοις δρομαίοις σπεύσῃ ποδὶ νεβρίδ' ἔχων Collmann 137 πέσῃς Dobree, παύσῃ olim Dindorf, σεύῃ Nauck | πεδόσ' ὁ Musgrave. Post πεδόσε ampliorem lacunam statuit Hartung | νεβρίδ' Nauck 138 ἀγρεύων] ἀρτύων Musgrave

140 εἰς ὄρεα] ἐπιχαρέα Musgrave | Φρύγια] Δίνδυμα Oelschlaeger | Λύδιά θ' Elmsley, Λύδιά τε Hartung. Versum post 141 transponit Dobree 141 ὅ γ' Collmann | εὐοῖ post νέκταρι 144 transponit Wilamowitz. Post εὐοῖ aliquid excidisse putat Hartung 144 δ' ὠλιβάνου Reiske | καπνὸν Wilamowitz 145 ὁ Βακχεὺς ἀνέχων Wilamowitz 147 αἰθύσσει Pierson 148 δρόμῳ, τοὺς χοροὺς Brunck, δρόμῳ τε χοροὺς Elmsley, δρόμῳ, χοροὺς Hermann. Eiectis verbis δρόμῳ καὶ χοροῖς scribit πλανάτας ἐρεθίζων Wilamowitz | χοροὺς ἐρεθίζων πλανάταις Reiske 149 ἰακχαῖς Dindorf

150 τρυφερόν τε Wilamowitz | πλόκαμόν τ' Heath, βόστρυχον Earle | ῥίπτει, nisi quid desit, Reiske 151 ἅμ' εὐάσμασιν Hartung | ἔπη βρέμει Nauck 153 alterum ὦ ἴτε Βάκχαι delet Bothe 154 χρυσορόα Elmsley | χλιδᾷ Victorius 155 post 156 transponit Wilamowitz 157 εὐα τὸν εὐον Hartung

164 φοιτάσι ⟨φοιτάσιν⟩ J. H. H. Schmidt, φοιτάσι ⟨Βακχίσιν⟩ Christ. Alterum εἰς ὄρος delet Hermann 169 fort. ἄγω

176 ἀναίρειν Musgrave, ἀνάσσειν Hartung 178 ᾐσθόμην] ἡδόμην Aem. Portus 179 ἐν δόμοις olim coniciebam

181 sq. δεῖ γάρ νιν ὃς πέφηνεν ἀνθρώποις θεός (ceteris deletis) Mekler 182 οἷς πέφην' ἐν Musgrave 186 delet Prinz 188 ἐπιλελήσμεθ' ἡθέων Tyrwhitt, οὐ λελείμμεθ' ἡθέων F. Gu. Schmidt, ἐπιλελήσμεθ' ἵλεῳ Housman

197 *μακρὸν τὸ μέλλον* Barnes, *μακρὸν τί μέλλειν* Faehse, *αἰσχρόν γε μέλλειν* F. Gu. Schmidt

200 *οὐδ᾽ ἂν σοφιζοίμεσθα* Polle. Post 200 nonnulla deesse putat Kirchhoff 201 *πάτρας παραδοχὰς ἅσθ᾽* O. Goram | (*ἅτθ᾽* Usener) 201 sq. *πατρίους παραδοχὰς τὰς . . χρόνῳ τηροῦντες· οὐδεὶς τάσδε* Herwerden. Versus delet Collmann 202 *λόγοις* Elmsley 206 *διείρηχ᾽* F. Gu. Schmidt 206 sq. *οὔτε τὸν νέον εἰ χρὴ χορεύειν* Matthiae, idem et *οὔτε τὸν γεραίτερον* Fix 207 *ἐχρῆν* Aldina, *θέλει* Dindorf, *χρῄζων* Nauck, *οἷ χρὴ* F. Gu. Schmidt, *χρείη* Gu. Wolff, *χαίρει* (et *χορεύοντ᾽*) Usener 209 etiam *διαριθμῶν δ᾽ οὐδέν᾽* Heath, *δίχ᾽ ἀριθμῶν δ᾽ οὐδὲν* Geel, *διαρθρῶν δ᾽ οὐδὲν* Camper, *δι᾽ ἀριθμοῦ δ᾽ οὐδὲν* Nauck, *δίχ᾽ εἴργων δ᾽ οὐδέν᾽* L. Schmidt, *διαιρῶν δ᾽ οὐδὲν* Brady, *παραλιπὼν δ᾽ οὐδέν᾽* Sandys, *ἀπωθῶν δ᾽ οὐδέν᾽* F. Gu. Schmidt | *δ᾽ ὧδ᾽ ἐναύξεσθαι* Faehse

211 *ἐγὼ προηγητὴρ λόγων* Earle | *σοι λόγων*] *ὧν ὁρῶ* F. Gu. Schmidt 212 *τί φῶ; πρὸς οἴκους* F. Gu. Schmidt 213 delet Bergmann 215 delet ut ex Hipp. 281 effictum et 216 scribit cum Brodaeo *κλύω νεοχμά*, nisi unus vel plures versus ante 216 exciderint, Ch. Baier

224 *δὴ*] *δεῖ* H. Stephanus. Versum delet Collmann (225 *τ᾽* scribens), post 220 transponit G. Goetz 224 sq. delet Tietzel

232 *πανοῦργον* Nauck 233—8 delet Tietzel 235 *εὔκοσμος κόμην* H. Stephanus, *εὐόσμον κόμης* Reiske, *εὔοσμος κόμην* Brunck, *εὔοσμος κόμης* J. Heiland, *εὐοσμῶν κόμην* (vel *κόμης*) Tyrrell 235 sq. *εὔοσμον κόμην οἴνῳ γανωθεὶς* A. Goodwin 236 *οἰνωπά τ᾽ ὄσσε* Hartung, *οἰνώψ, ἐν ὄσσοις* olim coniciebam, fort. *οἰνῶπας ὄψει* 238 *προτέλεια τάσσων* Metzger | *προπίνων* Valckenaer 239—41 delet Middendorf Boeckhium (Gr. trag. princ. p. 315 sqq.) secutus, transponit post 247 cum Schoenio Kirchhoff, qui eos olim post 246 collocabat, scribens 247 *ὕβρεις ὑβρίζονθ᾽*

242 *ἐκεῖνον εἶναί φησι* Elmsley | *Διόνυσος θεός* Reiske | *Διόνυσον*] *τὸν Σεμέλης* Camper 243 etiam *ἐκεῖνος ὃς μηρῷ ποτ᾽ ἐρράφη* Reiske *νιν ἐρράφθαι* Brunck 244 *ὃς*] *ὅτ᾽* Lenting, *ὅς γ᾽* Camper | *κεραυνίοις* Fix 245 *ὅτι*] *ἢ* Camper 247 *ὕβρισμ᾽ ὑβρίζειν* Elmsley, *θεοὺς ὑβρίζειν* Mau, *τοιαῦθ᾽ ὑβρίζων*, versum ante 242 transponens et 242 sq. *ἐκεῖνον . . ἐκεῖνον* scribens, Heimsoeth, fort. *ταῦτ᾽ οὐχ ὑβρίζειν*

251 *βακχεύοντ᾽· ἐναίρομαι* (vel *βακχεύοντα· μαίνομαι*), *πάτερ* Musgrave, *βακχεύοντας· αἰδοῦμαι, πάτερ* Porson, *βακχεύοντας· ἀλλὰ μαίνομαι* Nauck (*ἀλλ᾽ ἀγαίομαι* Naber) | *ἀναίνομαι δ᾽ ὁρᾶν* Kayser | *βακχεύοντα· πάντ᾽ ἀναίνομαι* vel *βακχεύοντα· νῦν δ᾽ ἀναίνομαι* olim coniciebam, fort. *βακχεύοντας· ἀλλ᾽ ἀναίνομαι* 255 *τόνδ᾽ οὐ θέλεις* Bothe 257 *πτερωτά* Herwerden 258 *κεἰ μὴ* Nauck 259 *καθῇ᾽ ἂν* Naber

261 sq. delet, scribens 260 *εἰσάγων νεανίσιν*, Collmann, 260—262 abicit F. Gu. Schmidt, 261 delet Tyrrell 262 *ἔτι λέγω*] *ἐπλάσω*, deleto v. 261, Goodwin. Ante 263 versum intercidisse olim putabam 263 *φεῦ τῆς ἀσεβείας* (*ἀσεβίας* Brunck)· *ὦ . . θεούς* vel *τῆς εὐσεβείας . . αἰδῇ σθένος* Musgrave, *τῆς εὐσεβείας . . αἰδεῖ σέβας* Camper, *τῆς Εὐσεβείας . . αἰδεῖ κράτος* Hartung, *τῆς εὐσεβείας, ὦ ξέν᾽, οὔ σ᾽ αἰνεῖν ἔχω* Collmann 264 delet Collmann 265 *καταισχύνειν* Hermann

270 *θρασύς θ᾽ ὁ δυνατὸς* Bothe, *θρασὺς δ᾽ ἐν ἀστοῖς* Badham, *δρᾶσαί τε δυνατὸς* F. Ranke, *θράσος δὲ δυνατὸς* anonymus, *θράσει δὲ*

δυνατὸς Kayser, *θράσει τε δυνατὸς* Madvig, *θρασὺς δὲ γλώσσῃ* olim coniciebam, *θρασὺς παλαιστὴς* F. Gu. Schmidt, qui 270 sq. spurios iudicat | *θρασὺς δὲ δυνατὸς καὶ λέγειν ὅς ἔστ' ἀνὴρ* Shilleto | *δυνατὸς κακολογεῖν ὅποι' ἂν ᾖ* Goodwin 270 sq. delebat olim Hartung 273 *σὺ δὴ γελᾷς* Naber 274—309 delet J. Daehn 276 *χὤδ' ἐστὶν ὃν ὄνομ' ὁπότερον* Reiske. Versum delebat olim Hartung 277 *μὲν οὖν* Sandys 278 *ᾧ δ' ἦλθες* Mekler | *ὃ δ' ἡδονὴν ἀντίπαλον* (*πανσίπονον* malit Sandys) Badham | *ὃς δ' ἦλθεν εἰς ταύτην χθόν' ὁ* olim Nauck, *ὃς δ' εἰς πόλιν τήνδ' ἦλθεν ὁ* Herwerden

282 *ὕπνου*, quod olim ex *P* referebatur, Aldina, *ὕπνῳ* Nauck 282 sq. *καθ' ἡμέραν πόνων δίδωσιν, οἷον οὐδὲν ἄλλο φάρμακον* Heimsoeth 283 *δίδωσ' ἵν' οὐκ ἔστ'* (vel *ἵν' οὐδὲν*) Hermann | *φάρμακον πορεῖν* Camper 285 *διὰ τοῦτον ὥστε* Porson 286 *κεὶ* Paley | *διαγελᾷς* Hartung 286—306 delet Tyrrell 289 *ἀνήγαγ' εὐθέως* nescio quis | *θεόν*] *νέον* Aldina

293 *ἔθηκε*] *ἔσωσε* Wilamowitz | *ἔθηκ' ἐν τῷδ'* Schoene 293—97 *αἰθέρος ἔθηκεν ἔμβρυον* (olim proposuerat *ἔθηκε τόνδ' ἐκεῖ*), *χρόνῳ δέ νιν βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός*, ceteris deletis, Hartung

302—305 suspectos habet Nauck, plura deesse olim putabam 305 *μανία δὲ τότε κατέσχε* Musgrave, *μανία δέ νιν κατέσχε* Brunck, *μανίας τ' ἔχει τοσοῦτο* Burges 308 *θάλλοντα δ' ἐνσείοντα* Camper, *λάμποντα καὶ σείοντα* Polle

310 *ἐν θεοῖς ἔχειν* Jacobs, *ἀθανάτοις ἔχειν* P. J. Meier. Ante 314 lacunam statuit Wilamowitz 314 *οὐκ Εὔιος μὴ σωφρονεῖν* Valckenaer, *οὐ γὰρ θεὸς μὴ σωφρονεῖν* ex Christ. pat. 262 Burges | *οὐχὶ Διόνυσος* anonymus | *μὴ φρονεῖν* Musgrave, *ὡς φρονεῖν* Porson, *μὴ φρονεῖν* et *ἀναγκάσῃ* Elmsley, *μὴ εὖ φρονεῖν* Nauck, *παραφρονεῖν* Kayser, *ἐντρυφᾶν* Naber, *δυσφρονεῖν* Pallis, *κακοφρονεῖν* vel *πλημμελεῖν* Heimsoeth | *τοῦ φρονεῖν ἐξάξεται* Hartung 315 *ἀλλὰ τοὐν φύσει* anonymus, *ἀλλ' αὐτὴ φύσις* Gloël 315 sq. *ἀλλ' εἰ τῇ φύσει τὸ . . ἀεί, τοῦτο σκοπεῖν χρή* Bergler, *ἀλλ' εἰς τὴν φύσιν* (ut est Stob. fl. 5, 15) *τούτων σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν*, versu 316 omisso, Pfander 316 sq. *τὸ σωφρονεῖν ἔνεστι κἂν βακχεύμασι*, ceteris deletis, Bernhardy 318 *νοῦς ἦν* (debebat *εἴ*) *γε σώφρων* Luzac, etiam *νοῦν ᾖ γε σώφρων* Camper 319—21 post 313 transponit Metzger, malim 314—18 eicere

320 *δὴ γελᾷς* Naber 324 delet F. Gu. Schmidt 326 *ὡς μάλιστα* F. Gu. Schmidt 326 sq. loco v. 359 deleti ponit P. J. Meier 327 *ἀνεύθυνον νοσεῖς* Jacobs, *ἄνευ τούτων νοοῖς* Bothe, *ἄνευ του θεῶν νοσεῖς* Burges, *ἄνευ τούτων, νόσοις* C. F. Hermann, *ἄνευ τούτων ἔσει* Wieseler, *ἄνευ θεῶν νοσεῖς* Mekler, *ἀνιάτως νοσεῖς* Sandys

332 *νῦν γὰρ πατεῖς σφε* F. Gu. Schmidt 333 fort. *ἔστιν οὗτος, ὡς σὺ φής, θεός* 334 *παρὰ σοῦ* Herwerden 336 *ἡμῖν*] *κλεινὴ* F. Gu. Schmidt 339 *διέσπασαν τὸν* Reiske

341 *δεῦρ' ἴθ' ὡς στέψω* F. Gu. Schmidt | *δεῦρ' ἕπου* Stadtmueller 343 *βακχεύσεις τίων* Camper 344 *εἰσομόρξῃ* Scaliger, *ἐναπομόρξει* Porson 345 *τήνδε* Hartung

351 *ἄλγιστα* F. Gu. Schmidt 352 *ἀνὰ πάλιν* Aldina, *ἀνάπαλιν* vel *ἄμπαλιν* Barnes 358 *ποῖ ποτ' εἶ* vel *ποῖ πέτῃ* F. Gu. Schmidt

359 *ἐξεστὼς* Badham, *ἐκστῆναι* Weil | *ἤδη τῶν πρὶν ἐξεστὼς* Ch. Baier Versum delet Collmann

361 *ἀγρίου*] *ἀνοσίου* F. Gu. Schmidt 365 *γέροντι δ' αἰσχρὸν δὴ πεσεῖν* Herwerden | *δ'*] *γ'* Lenting. Versum suspectum habet R. Prinz 368 *μαντικῇ μὲν οὐχ ὁρῶ* F. Gu. Schmidt

371 (*'Ασιάδ' ἃ* Beck), *ὁσίαν ἃ* Bothe 372 *χρύσεα πτερὰ* Barnes, *κρύφια πτερὰ* vel *κρυφίαν πτύχα* Musgrave, *χρυσέαν κλῇδα* Uhl

382 *ὅταν* Brunck 384 *κισσοφόρος* Lenting

395 sq. *τὸ σοφὸν δ'· οὐ . . τό γε μὴ* Faust 396 *τὸ τὰ μὴ* Bothe 396 sq. *φρονεῖν βραχὺς αἰών* Aldina 397 *τούτου* Paley 397 sq. *ἐπὶ τῷδ' οὖν τί τις ἂν μέγα* Musgrave, *ἐπὶ δ' αὐτῷ τίς ἂν μεγάλα* Brunck

400 *μαινομένων θ'* Porson 402 *ἱκοίμαν ποτὶ* Vitelli 402 sq. etiam *ποτὶ τάν τε νᾶσον* Elmsley 404 *ἵνα τε* Hartung, *ἵν' εὖ* R. Unger 406 *Φάρον θ' ἂν* Reiske, *Πάφον τάν θ'* Matthiae, *ἐς τὰν χθόν' ἂν* Hartung, *Πάφον θ' ἂν θ'* vel *πέδον τ' ἔνθ'* Schoene, *αἶάν θ' ἂν* Gu. Wolff, *χθόνα θ' ἂν* Meineke, *ἔς τ' 'Επάφου ἂν* Bergmann, *'Επάφου θ' ἂν* Petersen, *γαῖάν θ' ἂν* Thompson, *Πάφον ἅν θ'* Verrall | *Πάφον θ' ἂν ἐρατόστομοι* Musgrave, *Πάφον τ' ἀκαματόστομοι* R. Unger 407 *Σετράχου ποταμοῦ* R. Unger 408 *ἅμ' ὄμβρῳ* R. Unger 409 *χῶπου* Musgrave | *αἰπῶν δ' ᾇ* R. Unger

410 *Πιερίᾳ* Musgrave 412 alterum *Βρόμιε* delet Hartung 413 *τριβάκχιε* Reiske, *πρῷ, βακχήιε* Bothe 417 *Διὸς γόνος*, si 402 *τὰν Κύπρον* scribatur, Elmsley

420 *Εἰράναν* Elmsley 424 *μὴ τοιαῦτα* (vel *ταῦτ' αὐτὰ*) *μέλει* R. Unger 425 *νύκτας θ' ἱερὰς* Herwerden 427 *σοφὰ* olim Dindorf | *σοφὰν δ' ἄπεχε* Hermann, *σοφῶν δ' ἀπέχων* Paley | *φρένα τε* delet Hartung 427 sq. *σοφῶν . . περισσὸν* Kirchhoff, *σοφῶν . . περισσῶς* Polle 427 sqq. *σοφὸν δ' — ἀπέχων . . φωτῶν — τὸ πλῆθος ὅτε . . χρῆταί τε, τότε τοι λέγοιμ' ἄν* Camper 429 *παρὰ*] *ἀπὸ* Reiske, *γ' ἄρα* Schoene

431 *ἐνόμισε, χρηστὸν τόδε τοι λέγοιμ' ἄν* Hartung, *ἔδοξε χρηστόν, τόδε τὰν ἑλοίμαν* Heimsoeth, *ἐνόμισε χρηστόν, τόδ' ἐγὼ οὐ ψέγοιμ' ἄν* Herwerden, *ἐνόμισε, χρῆσθαι τῷδέ τοι θέλοιμ' ἄν* Collmann | *τόδε τοι λεγοίμαν* Hermann, *τόδε τοι δεχοίμαν* Bernhardy, *τόδ' ἀεὶ δεχοίμαν* Adrian, *τ' ἐν τῷδε μένοιμ' ἄν* Eichler, *τόδ' ἐγὼ λέγοιμ' ἄν* olim coniciebam 436 *ὅδ' ἦν μὲν* Kirchhoff | *οὐδ'*] *οὐχ* olim coniciebam 438 *οὐκ ὠχρὸς* Kirchhoff | *οὐδ' ὠχρίασ' ἢ ῎τεγξεν* Kayser

440 *τοὐμὸν*] *τοὖργον* Earle | *ἐντρεπὲς* Reiske, *εὐχερὲς* vel *εὐμαρὲς* Paley. Versum delet P. J. Meier Post 442 lacunam statuit Schliack 443 *ὡς συνήρπασας* Reiske 444 delet Nauck 447 *ποδῶν*] *πεδῶν* Meineke 449 *πολλῶν γ'* Herwerden

451 *χάζεσθε χειρῶν τοῦδ'* Reiske, *μαίνεσθε χεῖρον τοῦδ'* Bothe, *μαίνεσθε· χειρῶν τοῦδ'* Tyrrell 454 suspectum habet R. Prinz 455 *οὐ πάλης πνέων* Musgrave, *οὐ πάλης νόμῳ* Hartung, *οὐ μάλης ὕπο* Madvig, *εὖ τέχνης ὕπο* vel *οὐ τύχης ἄπο* F. Gu. Schmidt 455 sq. *ταναός, εὐσταλής, ὑπὸ γένυν τ' ἐραστὴν κεχυμένος* Reiske | *ταναὸς . . πλέως*] *κεχυμένος, πόθου πνέων, γένυν παρ' αὐτὴν ταναός, οὐ πάλης ῥύπος* Jacobs 456 *γένυν παρ' ἁβρὰν* Fix | *πλέων* Hartung 458 post 456 transponit Dobree, delet Collmann

460 *εἶ γεγώς* anonymus 461 *οὐ κόμπος ὃ δοκεῖς* Musgrave,

τοὐνόματος οὐ δεῖ D. Volckmann 466 ἐξέπεισ' Valckenaer, εἰσέφρησ' Burges (debebat εἰσέφρηκ'), ἧκε παῖς F. Gu. Schmidt 467 sq. suspectos habet Collmann 468 ὃ Σεμέλης ἐνθάδ' ἐξεύχθη γάμοις (vel ἔζευξεν γάμους ex apogr. Paris.) Barnes, ὁ Σεμέλης ἐνθάδε ζεύξας γάμους Hermann, ὁ Σεμέλης ἐνθάδε ζευχθεὶς γάμοις Matthiae | οὐκ ἄλλος ἢ Σεμέλην ὃς ἔζευξεν γάμοις olim Nauck, οὐκ ἄλλος ἢ ἐνθάδ' ὁ Σεμέλην ζεύξας γάμοις (vel Σεμέλης ζευχθεὶς γάμοις) Kirchhoff 469 ἦμάρ σ' ἥγνισεν Reiske, ὄμμ' ἤνωγέ σε Musgrave, ἦμαρ ἥγνισεν Elmsley | ἤνεγκέ σε Burges, ἐγύμνασεν olim coniciebam

472 ἀβακχεύτοισι σημῆναι F. Gu. Schmidt 475 ἀκοῦσαι | ἀθρῆσαι F. Gu. Schmidt 476 ἀσκοῦνθ' ἱερά σ' Mekler | ἀσκῶν ὄργι' οὐχ ὁρᾷ F. Gu. Schmidt 477 τὸν θεὸν ὁρᾶν γὰρ φὴς σαφῶς· ποῖός τις ἦν; Hartung, τὸν θεὸν ὁρᾶν σὺ φὴς σαφῶς; ποῖός τις ἦν; Kirchhoff, τὸν θεὸν ὁρῶν ἄρ' οἶσθα, φὼς ποῖός τις ἦν F. Gu. Schmidt | ὁρᾶν φής. λέγε σαφῶς Gomperz 478 οὐκ ἐγὼ "φασκον Purgold, οὐκ ἔχω τάσσειν Schoene, οὐκ ἐρῶ πᾶσιν F. Gu. Schmidt οὐκ ἐγὼ ἔλενσσον Polle 479 τοῦτ' εὖ παρωχέτευσας οὖν οὐδὲν Jacobs | εὖ κοὐκ εὖ λέγων Musgrave, εὖ γ' οὐδὲν λέγων Kirchhoff | λέγεις Paley

481 sq. ἄγων τάδ' ὄργια . . βαρβάρων τὸν δαίμονα Nauck 488 τό γ' αἰσχρὸν ἂν δρῴη vel τά γ' αἴσχρ' ἂν ἔργ' ἔρδοι vel τἂν αἴσχρ' ἂν ἔργ' ἔρδοι Herwerden

490 σὲ δ' ἀμαθίας μᾶλλον ἀσεβοῦντ' Heath, σὲ δ' ἀμαθίας γε δυσσεβοῦντ' Valckenaer 491 Βάκχος] Λυδὸς Camper 496 Διονύσῳ Collmann 498 αὖτις Musgrave | ἐγὼ καλῶ coniciebam 499 ἐν Βάκχαις δεθείς Kayser, ἐν ξύλῳ δεθείς Herwerden

502 αὐτὸς] ἐγγὺς Stadtmueller, κἀγγὺς F. Gu. Schmidt | ἄνθ' ὁρῶν Jacobs, ἐνθάδ' ὄντ' Kayser 505 γ' ὁ κυριώτερος σέθεν vel γε κυριώτερος γεγὼς Kirchhoff 506 οὐκ οἶσθ' ὃν ἀτίζεις οὐδ' ὃ δρᾷς οὐδ' Reiske, οὐκ οἶσθ' ὅποι γῆς κτέ. Musgrave, οὐκ οἶσθ' ὅ τι ζῇς (vel οὐκ οἶστ' ἀτίζεις), οὗ δ' ἐρᾷς οὔθ' Bothe, οὐκ οἶσθ' ὅπου ζῇς οὐδ' ὁρᾷς ἔθ' Elmsley, οὐκ οἶσθ' ὅτι ζῇς οὐδ' ὁρᾷς οὐδ' Hermann, οὐκ οἶδας ὅ τι φὴς οὐδ' ὁρᾷς οὐδ' Fix, οὐκ οἶσθ' ἔτι ζῶν οὔθ' ὃ δρᾷς οὔθ' Hartung, οὐκ οἶσθ' ὃ τίσεις οὐδ' ὁρᾷς οὐδ' Schoene, οὐκ οἶσθ' ἀτίζων μ' οὔθ' ὃ δρᾷς οὔθ' Heimsoeth, (οὐκ οἶσθ' ὅ τι χρή σ' κτέ. Schoemann, οὐκ οἶσθ' ὅ τι χρῇς κτέ. Madvig), ἆρ' εἰσέτι ζῇς, οὐδ' ὁρᾷς ἔθ' Tyrrell, οὐκ οἶσθ' ὅτι ζεῖς κτέ. Munro, οὐκ οἶσθ' ὃ χρῄζεις κτέ. Wilamowitz, εὖ γ' οἶσθ' ὅτι ζῇς οὔθ' ὁρᾷς τοῦθ' Bergmann | οὐκ οἶσθ' ὃ φὴς τοῦτ' οὐδ' ὁρᾷς αὐτὸς τίς εἶ Collmann, οὐκ οἶσθ' ὃ ῥέζεις οὐδ' ὁρᾷς σαφῶς τίς εἶ F. Gu. Schmidt | οὐδ' ὁρᾷς — οὗτος, τίς εἶ; Bury 508 ὡς δυστυχῆσαι Herwerden

510 φάτναις ἕως Bothe 513 δούπου] θύρσου vel λωτοῦ Reiske 513 ἀτὰρ δὴ Elmsley 518 δέων γὰρ Collmann (γὰρ ἐκδῶν malebam), γὰρ ἕλκων F. Gu. Schmidt Ante 519 supplet ὦ καλλίστα κρανᾶν Barnes

523 ὅτε μαλεροῦ πυρὸς Middendorf, ὅτ' ἔρημον πυρὸς Bergmann 525 τᾷδ' ἀναβώσας Nauck, τάδ' ἀμβοάσας Dindorf 528 ἀναφάνω Elmsley, ἀναφήνω Schoene 529 Θήβας Musgrave

530 ὦ πότνια Δίρκα Elmsley 539 ἐκφὺν Bothe

541 (ἐφύτευσεν ὁ χθόνιος Musgrave) 544 sq. θεοῖσιν, ἔμ' ὃς vel θεοῖσιν· ὅ μ' ἐν Hermann, θεοῖσιν· ἐμὲ μὲν Elmsley 545 ὃς ἐμὲ βρόχοισι Bothe 546 Βρομίου τάχει συνάψει Aldina, etiam Βρομίου 'ν

τάχει συνάψει Barnes, *Βρομίου λάτριν συνάψει* Reiske 547 *ἐμόν γ'* Lindau

552 *ἐν ἀπειλαῖσιν ἀνάγκας* Madvig 556 *ποτὶ Νύσας* Madvig 557 *θυρσοφόρους θιασοῖς* Musgrave, *θυρσοφορεῖς ἐν θιάσοις* Hartung, *θυρσοφορεῖς θιάσοις* Paley

560 *πολυδένδροισιν* olim Matthiae 560 sq. *τοῖς . . θαλάμοις* Musgrave 563 delet Middendorf 568 sqq. verba *τόν τ' ὠκυρόαν διαβὰς Ἄξιον* post *εἱλισσομένας τε Μαινάδας ἄξει* transponit Musgrave

572 *βροτοῖς* delet Westphal 577. 578 invertit Hartung 578 *ὦ βάκχαι, ἰὼ βάκχαι* Elmsley, *ὦ βάκχαι, ἴτε βάκχαι* Schoene 579—606 chorica quinque choreutis tribuit Hermann, quattuordecim Paley. Certe 586—90 (*σέβετέ νιν*) et 600—603 coryphaei sunt 579 *τίς ὅδε; τίς πόθεν;* ⟨*τίς*⟩ Hartung | *τίς ὅδε πόθεν ὁ κέλαδος ἀνά μ' ἐκάλεσεν,* deleto *Εὐίου*, Nauck

580 *ἰώ* semel Aldina 582 *ἰὼ ἰὼ δέσποτα* (semel) Bothe, *δέσποτα δέσποτ' ὦ* Hartung 583 *εἰς* delet Hartung 584 sqq. *ὦ Βρόμιε. ΗΜΙΧΟ. α'. Βρόμιε, ἒ ἔ, πέδον χθονὸς* ⟨*σείεται*⟩. *ΗΜΙΧΟ. β'. ἔνοσι πότνια. ἆ ἆ* ⟨*ἆ, ἴδετε*⟩ *τάχα κτἑ.* Hartung 585 *πέδων* Canter | *ΔΙ. πέδοι. ΧΟ. χθονὸς ἔνοσι — ποτνιῶ* Camper | ⟨*σεῖε*⟩ *πέδον* Wilamowitz *δαπέδων χθονὸς* Fix | *ἐνόσει* anonymus | *πότνι' ἆ* Reiske 585 sq. *δαπέδων ἔνοσι πότνι' ἆ* Gu. Wolff, *πέδον χθονὸς ἔνοσι πίτνει, ἆ ἆ* Madvig 589 *ὁ Διόνυσος* ⟨*ὁ Διὸς*⟩ Schoene, *ἰὼ ἰώ, ὁ Διόνυσος ὦ* Gu. Wolff

590 *σέβετε* ⟨*σέβετέ*⟩ *νιν* Schoene 591 ⟨*ἴδετ'*⟩ *ἴδετε. λάϊνα τάδε τὰ κίοσιν* Schoene 593 *ὁ Βρόμιος* Tyrwhitt, *Βρόμιος ὃς* Musgrave, *Βρόμιος* ⟨*ὅδ'*⟩ E. Bruhn | *Βρόμιος ἐλέλιξε τᾶς στέγας ἔσω* Herwerden | *ἀλαπάξεται* Hartung. Versum delebat Wilamowitz 596 *οὐδ' αὐγάζῃ*] *οὐξαυγάζει* Herwerden 597 ⟨*τόνδε*⟩ *Σεμέλας* Wilamowitz 598 *ποθ' ὁ κεραυνοβόλος* Schoene

602 *τάνω* Nauck | *τιθεὶς*] *συθεὶς* Canter 605 *ἤσθεσθ'* Canter, *ἤχθεσθ'* Musgrave 605 sq. (*Βάκχιος διετίναξε δῶμα Πενθέως* vel) *Βακχίου διατινάξαντος τὰ Πενθέως, ἀλλὰ κἀξανίστατε* Elmsley 606 *τὸ Πενθέως δῶμ', ἀλλ' ἐξανίστατε* Canter, *τὰ Πενθέως δώματ', ἀλλ' ἀνίστατε* Musgrave | *τὸ Πενθέως,* deleto *δῶμα*, Schoene | *τὰ Πενθέως· ἀλλ' ἄρ' ἐξανίστατε* olim coniciebam | *ἀλλ' ἅμ' ἐξανίστατε* Vitelli 606 sq. suspectos habet Nauck 607 etiam *σάρκας . . τρόμου* (vel *τρόμων*) Reiske

613 *ἀνοσίου πτυχῶν* Reiske, *ἀνοσίου τεχνῶν* Sybel, *ἀνοσίου χερῶν* F. Gu. Schmidt

623 *Βακχεὺς* Porson 627—36 delet Zielinski 628 *ἔξω δόμων* P. J. Meier 629 verba *ὡς . . φαίνεται* ex interpretatione verborum *δόξαν λέγω* orta putat Herwerden

631 *κἀκέντει τὸ φανθέν, ὡς ἔφη, σφάξων ἐμέ* Nauck | *ἀέρ'* supplet Scaliger 632 *αὐτὸν* anonymus 632 sq. *τά τ' ἄλλα . . δῶμά τ' ἔρρηξεν* Scaliger 633 *συντριαινοῦται δ' ἄφνω* Nauck. Versum delet B. Arnold 634 *διδέντι δεσμοὺς* Mehler 636 *ἧκα* (*ὠκὺ* Musgrave) *δ' ἐκ Βάκχας ἄγων* Canter, (*αὐτὸς δ' ἐκ Βάκχας ἄγων* Scaliger), *ἥσυχος δ' ἐκ βασιλικῶν* Elmsley, *ἥσυχος δ' ἐκ Βακχάδων* Hermann, *εὖχος ἐς βάκχας δ' ἄγων* Tyrrell 636 sq. *ἥσυχος δὲ δωμάτων ἐξάγω Βάκχας πρὸς ὑμᾶς* Brunck

640 *ῥαδίως ἄρ'* Brunck, *ῥαδίως γοῦν* Vitelli 641 delet Wheeler

647 *στῆσόν ποτ'* Kayser | *ἴσχε στόμ', ὀργῇ* Stadtmueller | *ἡσυχαίτερον* Schoene, *ἥσυχον στόμα* F. Gu. Schmidt 649 *λύσοι* Elmsley

650 *ἐκφέρεις* F. Gu. Schmidt 652 *καλῶς* Hartung. Versum delendum esse olim suspicabar. Post 652 Baccho tributum singulos versus Penthei et Bacchi et post 651 versum Penthei excidisse putat Walter. Post 652 quinque versus excidisse conicit C. Robert 653 *κέλευε* Musgrave

663 *ποίᾳ . . σπουδῇ λόγον* Kirchhoff, *ποῖον . . σπουδῇ λόγον* Gu. Lange, *ποίαν . . σπουδὴν λόγῳ* J. S. Reid, *ποίου πρὸς τιθεὶς σπουδὴν λόγου* Faust | *πρός με θεὶς* Hartung 669 *ἢ πλόκοις* anonymus

676 *προήσομεν* Hartung 677 *ἀγελαῖ' ἄγων* Musgrave 678 *μόσχων*] etiam *μοχθῶν* Sandys, *μυχῶν* Macnaghten 683 *κώμασιν* Hermann, *σώματ' εὖ* Matthiae, *πώμασιν* M. Fraenkel | *σῶμα συμπαρειμέναι* Fix, *σώματ' ἀναπαρειμέναι* Hartung, *σώματ' ἐμπαρειμέναι* Schoene 688 *ἠρρενωμένας* H. Stephanus, *ἠνεμωμένας* Nauck. Versum delet Earle

689—91 *ἡ σὴ δὲ μήτηρ ἐξ ὕπνου κινεῖ δέμας, μυκήμαθ' . . βοῶν· σταθεῖσα Βάκχαις δ' ὠλόλυξεν ἐν μέσαις* F. Gu. Schmidt

694 delet Klinkenberg 698 *συνεζώσαντο* Blaydes

709 sq. *διακλῶσαι χθόνα γάλακτος εἶχον νασμόν* Burges

710 *γάλακτος εἶχον νάματ'* Valckenaer, *γάλακτος ἠθμοὺς εἶχον* olim coniciebam 712 *τόνδε θεὸν ὃν* Pierson, *τὸν θεὸν ἄν, ὃν* Lenting 715 *καινῶν* apogr. Paris. 716 *δείν' ὁρῶσι* Madvig

722 *θάμνων τ'* E. Bruhn | *ἐνελοχίζομεν* Dindorf 723 *αὐτὰς* Elmsley 728 *θρώσκουσ' ἐμοῦ* Paley

730 suspectum habet R. Prinz 732 *θήραν μετ' ἀνδρῶν ἰτέον· ἀλλ' ἕπεσθέ μοι* Lehrs | *τῶνδ' ἄγραν· ἕπεσθέ μοι* F. Gu. Schmidt 738 *ἔχουσαν . . δίχα* Scaliger, *ἕλκουσαν . . δίχα* Reiske, *ἄγουσαν . . δίχα* Musgrave, *φέρουσαν . . βίᾳ* Collmann | *ἂν χεροῖν δία* vel *ἐν χεροῖν δίκῃ* Elmsley, *ἐν χειρῶν δίκῃ* Bothe, *ἐν χεροῖν ἄκραιν* olim coniciebam, *ἐν χεροῖν δίκρα* Faust | *ἀκμῇ* Sitzler

740 *εἶδες δὲ πλευρὰν ἢ δίχηλον ἂν βάσιν* Brunck 743 *κὰς κέρας δεδορκότες* Herwerden 745 *μυριάσι χερσὶν* Elmsley | *ἐχόμεναι* F. Gu. Schmidt 747 *βασιλείαις* Musgrave, *βασιλικαῖς* Nauck 748 *δρόμῳ*] *βρόμῳ* Purgold

750 *ἐκβλαστοῦσι* Hartung, *ἐκθάλλουσι* Bergmann 752 *ὡς δὲ πολεμίοις* Kirchhoff, *ὡς δὲ πολέμιοι* Madvig 754 *ἥρπαζόν τε χρήματ' ἐκ δόμων* vel *ἥρπαζον μὲν ἐκ δόμων κύτη* Herwerden | *τέκνα*] *τύχη* Madvig Post 756 lacunam indicat Middendorf, quinque versus excidisse putat C. Robert (Herm. XIII p. 136) 758 *ἔκαι' ἔθ'* Bernhardy 759 *Βάκχας ἔπι* Vitelli, *Βακχῶν κάτα* Maehly

761 etiam *τῶν* H. Stephanus, *τὰς* Barnes 766 *κρήναις ἐπ' αὐταῖς* Aldina 766 sq. *κρήναις τ' ἐπ' αὐταῖς . . αἵματος ἔνιψαν σταγόνα καὶ παρηΐδων* Porson | *κρήναις δ' ἐπ' αὐταῖς . . ἔνιψαν αἷμα* Kirchhoff 767 *νίψαι τόδ' αἷμα* Hermann 767 sq. *νίψαι τὸ σῶμα . . λιχμῶντες* (vel *λείχοντες*) . . | . . *αἱματηρὰς σταγόνας ἐκ παρηΐδων γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χρόα* Hartung

773 „quidam *μὴ παρόντος*" Brodeau 773 sq. delet Holthoefer

783 *χερὶ* suspectum habet Nauck 785 *ὑπερβαλεῖ* Naber 787 *πείσει* olim Tyrrell

790 sq. vel *οὔ σ'* vel *εὐίων σ'* Matthiae 791 *κινοῦν τι* Schoene | *σ' εὐίων*] *σ' εἰσορῶν* F. Gu. Schmidt 792 sq. *δέσμιος φυγῶν δώσεις,*

ὅταν σοι πάλιν ἀναστρέψω, δίκην Tyrwhitt 793 σώσεις Heath | σώσει πόδ' C. Dilthey, κλήσεις (vel σχήσεις) στόμ' F. Gu. Schmidt 796 θήσω Brodeau | ἄξιον Camper, ἄξιος Wilamowitz 797 πολὺν σταλάξας Camper 798 κεἰ τόδ' αἰσχρόν Musgrave 799 ἐκλιπεῖν Hartung, ἐντρέπειν Nauck

Post 802 aliquot versus excidisse putat Silber 803 μῶν δούλαισι δουλεύοντ' ἐμαῖς; Nauck, δουλεύοντά που δούλαις ἐμαῖς Herwerden 808 κεἰ μὴ . . ἔστι Hermann, τοῦθ' ὅ γ' ἐστι olim coniciebam Post 809 complures versus excidisse putat Silber

810 ἃ delet Beck 813 τόνδε E. Bruhn 814 λυπρῶς] τερπνῶς Brunck, λιπαρῶς Jacobs, λίχνως Metzger, λαμπρῶς Palmer | χαίροιμ' ἂν εἰσιδών νιν F. Gu. Schmidt 816 καθημένας J. S. Reid 817 σε, κἂν ἔχῃς Brunck, (σ' ἐὰν ἔλθῃς Elmsley) | θέλῃς λαθεῖν Reiske 817 sq. delet Collmann, 818—25 P. J. Meier 819 ἄγω μὲν Portus, ἄγοιμ' ἂν Heath

820 τοῦ πόνου Brunck, τοῦ τρόπου Camper | σ' ἤδη φθονῶ Jacobs, δ' οὔ σοι φθονῶ Bothe, δέ γ' οὐ φθονῶ Elmsley, δέ σοι οὐ φθονῶ Hartung, δή γ' οὐ φθονῶ Schoene, γὰρ οὐ φθονῶ vel δ' οὐδεὶς φθόνος Kirchhoff

824 αὐτὸ] αὖθις Polle | (καὶ παλαιστὴς εἶ σοφός Kvičala) | πάλαι] λίαν Herwerden, πάλιν P. J. Meier 824 sq. delet Collmann 826 ἀμὲ νουθετεῖς Elmsley, ἄν; ὥς με νουθετεῖς Paley. Versu 828 deleto transponit 829 cum 842 post 836 (i. e. 836. 829. 842) F. Gu. Schmidt 828 sq. delet P. J. Meier

Versui 836 subiungit ut Euripideum versum ἄρρην πεφυκὼς καὶ γένους ἐξ ἄρρενος Suidas s. v. Ἀρίστιππος. 836—39 post 823 transponit Metzger 837 αἷμα δώσεις Hartung, αἱματώσῃ Kirchhoff, εὖ μαθήσει Nauck, εὐμαθὴς εἶ Tyrrell, αἷμα θύσεις Sandys, αἷμαθ' ἕξεις F. Gu. Schmidt | ἀλλ' εἰ μαθήσῃ συμβαλεῖν . . μάχην; Weil, ἄλλῃ μαθήσει ξυμβαλῶν . . μάχην Sitzler

840 καὶ ποῦ Camper, qui versus sic disponit: 844 (ἔξεστι πάντῃ· τόδ' ἐμὸν). 841 (qui Pentheo tribuitur). 843 (ut Bacchi). 845 sq. 842 842 πᾶν δ' ἧσσον Camper | κρεῖσσόν ἐστιν ἢ ἐγγελᾶν Nauck, κρεῖσσόν ἐστι πλὴν γελᾶν Collmann | Βάκχας] Θήβας Jacobs. Versum spurium ducit Middendorf, post 844 transponit, scribens 843 ἐλθών γ', H. Behrns. Post 842 lacunam indicat Kirchhoff. Post 842 et 843 singulos versus excidisse olim putabat Nauck 843 ἐλθὼν Kirchhoff, ἐλθών γ' Nauck | βουλεύσομεν Aldina. Versum Baccho tribuit Piersonum secutus Hermann, delet J. Daehn 844 olim post 845 transponebat, scribens 845 ἢ γὰρ . . πορεύσομαι; et 846 εὖ· τοῖσι σοῖσι πείθομαι Nauck, versum olim post 846 collocabam 845 στείχωμεν Piersono suggerit Elmsley 846 delet J. Daehn 847 delet Middendorf

851 ἐνθεὶς Burges 852 οὐκ ἠθέλησε Porson, οὐ μὴν θελήσει Firnhaber | post 852 addit versum ἄρσην πεφυκὼς καὶ γένους ἐξ ἄρσενος ex Suida (vide ad v. 836) Schoene 853 δ' ἀλαίνων Burges, δ' ἀλύων Middendorf. Versum delet P. J. Meier 854 χρήζω] θήσω ex Christ. pat. 2311 olim Nauck

860 ὃς] ὡς Dobree | πέφηνεν Elmsley. Cfr. 182 | ἐν τέλει] ἐν πάλῃ Musgrave, ἔν γε λοιδόροις, omisso θεός, Jacobs, ἀνοσίοις Brunck et Dobree, ἐγγελῶσι Meineke, εἰς τέλη Schoene, ἐνστάταις Nauck, εἰ (vel ᾧ) θέλει W. T. Lendrum, ἐν ἀτελεῖ Munro, ἀτελέσιν Kayser | ὡς πέφυκεν

ἐντελὴς θεός, versu proximo deleto, H. Hirzel, ὃς πέφυκεν ἐγγελῶσι μὲν F. Gu. Schmidt | θεῶν Reiske, βροτοῖς Brunck 861 δεινός, φρονοῦσι δ' ἠπιώτατος θεῶν Brunck | ἀνθρώποισι] εὐτρόποισι Musgrave, ἐν ὁσίοισι Jacobs, εὐνοοῦσι Badham, ἐντραπεῖσι Kayser, εὐσεβοῦσι Herwerden, ἐνθέοισι Kvičala, αὐξάνουσι Mekler, ἐν θρήνοισι Verrall, ἐνσπόνδοισι Sandys | ἀνθρώποισι κἠπιώτατος Purgold, ὁσίοις δ' ἠπιώτατος πέλει Dobree, ἁγνοῖς δ' ἠπιώτατος θεός F. Gu. Schmidt 863 ποτ' ἐλαφρὸν Nauck 864 δορὰν Tyrrell 867 ἐμπαίζουσ' αὖ Musgrave | ἡδοναῖς] ἐν νάπαις olim coniciebam 868 sq. φοβερὸν . . θήραμ' Aldina

870 εὐπλέκτων θ' Elmsley 872 συντείνει E. Bruhn 873 ἴσα δ' ὠκυδρόμοις ἀέλλαις Brunck, μόσχος τ' ὠκυδρόμος ἴσ' ἀέλλαις Jacobs, μοχθοῦσ' ὠκυδρόμοις τ' ἀέλλαις Camper, ὄχθας δ' ὠκυδρόμοις ἀέλλαις Fritzsche | ἀέλλας Hartung 876 σκιαροκόμου τ' ἐν ἔρνεσιν Aldina, σκιαροκόμου τ' ἐν ὀργάσιν Jacobs, σκιαροκόμοις τ' ἐν ἔρνεσιν Hermann (τ' delet Hartung), σκιαροκόμοισί τ' ἔρνεσιν Fritzsche 877 (et 897) τί σοφὸν ἢ τί τὸ κάλλιστον Hartung | τί τόσον ἢ Herwerden | καλὸν Reiske

880 τῶν delet Hermann 885 τοὺς τὰν olim Nauck 887 δοκοῖ Musgrave 889 χρόνον Herwerden

891 sq. χρὴ κρεῖσσον . . γιγνώσκειν τι καὶ Burges 896 φύσει τι Musgrave

903 χεῖμα] κῦμα Aldina 907 sq. μυρίαι δὲ μυρίοις συνετοῖσιν Bothe, μυρίαι τ' ἔτι μυρίοις εἰσὶν Hartung, μυρίαι δ' ἔτι μυρίοισίν εἰσιν Schoene | ἔτ' εἴσ' | ὕπεισ' Herwerden, ἔπεισιν R. Prinz 909 βροτοῖσιν Bothe | etiam αἳ δ' ἀπατῶσιν Stadtmueller

910 τὸν δὲ Barnes 913 delet Tyrrell 914 κὤφθητί μοι Herwerden 916 μητρός γε Kirchhoff | κἀλόχου Reiske, ἐκ λόχου Hermann, καὶ χοροῦ Hartung, καὶ στόλου Stadtmueller, σοῦ τ' ὄχλου Polle 917 μορφῇ δὲ . . πρέπεις μιᾷ Brunck | μορφῇ μιᾶς Hartung, μορφῇ λίαν F. Gu. Schmidt

921 κέρατε Brodeau 922 ἤ ποτ' Hermann | ἦσθ' ἀνήρ Middendorf 925 τίς Elmsley Post 927 unum Bacchi, duos Penthei versus intercidisse putat Kirchhoff

934 delet Czwalina

946 ταισίδ' ὠλέναις στρέφειν F. Gu. Schmidt

958 ἔχεσθαι] ἑλέσθαι Brunck. Fort. φιλτάτοισιν ἕρκεσιν

962 αὐτῶν] ἀστῶν Burges | τάδε Brunck 964 οὓς χρεών Hartung, οὗ χρεών Kirchhoff, οὕς γε χρῇς Bergmann

970 τρυφάς γ' ἑτοίμας Camper | ἀξίων γὰρ Hermann. Post τοιάσδ' duos dimidiatos senarios et post ἀξίων μὲν ἅπτομαι integrum senarium intercidisse suspicatur Matthiae

981 ⏑ – Μαινάδων σκοπὸν λυσσώδη Matthiae, Μαινάδων δυσκατάσκοπον λυσσώδη Hermann, λυσσώδη κατάσκοπον Μαινάδων Bothe, – ⏑ – Μαινάδων (vel Μαινάδων – ⏑.) σκοπὸν λυσσώδη Dindorf, Μαινάδων ἄσκοπον σκοπὸν λυσσώδη Fix, ἐπὶ τὸν Μαινάδων σκοπὸν λυσσώδη Hartung, Μαινάδ' οἷον κατάσκοπον λυσσώδη O. Goram, Μαινάδων ἐπὶ κατάσκοπον λυσσώδη Thompson, φοιτάδων ἐς κατασκοπὴν ὅρμενον (vel ἱγμένον) Headlam 982 πρῶτα νιν olim Dindorf, νιν πρῶτα Headlam | λευρᾶς] χοιράδος (vel δειράδος) Enger 983 ἢ σκοπέλου Hartung, ἢ 'ν κλάδοις Schoene, εὔσκοπος Nauck, ἁ σκοπὸς Headlam 985 sq. τίς ὅδ' ὀρειδρόμων μαστὴρ Καδμείων Nauck 986 οὐρεσιδρόμων Portus, οὐριδρό-

μων vel οὐρειδρόμων vel οὐρειοδρόμων Musgrave, οὔριον δρόμον Matthiae, δριοδρόμων anonymus, ὀργίων δρόμῳ Schoene, ὀριδρόμων Kirchhoff, ὀργίων Headlam 987 alterum ἐς ὄρος delet Nauck, alterum ἔμολεν omittit Aldina | ἰὼ Βάκχαι Musgrave

990 δέ γέ τινος ἢ Aldina, δὲ δή τινος ἢ Bothe | δὲ γέγον' ὅδ' Nauck | fort. ὅ γ' ἢ 994 λαιμοὺς Musgrave 995 τὸν] τόνδ' J. H. H. Schmidt | ἐξ 'Εχίονος Th. Korsch 996 „aut hic legendum τόκον aut 1016 γόνον" Elmsley 998 περὶ] ἐπὶ Dobree | τὰ Βακχίου ὄργια] σά, Βάκχι', ὄργια Scaliger | Βακχίου ματρός τε 'Ρέας Bergmann | ὄργια] ἔργα Elmsley | ὄργια ματρός θ' ἑᾶς Reiske, ὄργια ματρός τε γᾶς Burges, ὄργι' ἇς ματέρος Hermann, ὄργια τε Ματέρος Hartung, ὄργια τὰ ματρὸς ἇς Schoene, ὄργιά τε θεᾶς ματρὸς vel ὄργια ματρός τε θεᾶς olim coniciebam

1001 τὸν ἀνίκατον Aldina, θεὸν ἀνίκατον Kayser, τἀνίκατον Wilamowitz | τόν γ' ἀνίκατον κρατήσων ὡς βίᾳ Musgrave, σὰν ἀνίκατον ὡς κρατήσων βίαν Thompson | βίᾳ] βίαν olim Dindorf, 'Ρείαν Nauck 1002 γνώμαν σωφρονεῖν Canter | σώφρον' ἀθάνατον Matthiae | σώφρον' ἃ θνατοῖς ἀπροφάσιστος Hermann, σωφρονεῖν θνατοῖς ἀπροφάσιστον vel σώφρονα σχεθεῖν ἀπροφασίστως Hartung, σώφρονα θνατὸς ὃς ἀπροφάσιστος Enger | ἀπροφασίστως Heath 1002 sqq. γνώμαν σώφρον' ἄφθαρτος, ἀπροφάσιστος, εἰς τά τε θεῶν ἔφυ βροτειά τ' ἔχειν ἀλύπως, βίος Musgrave, γνώμαν σώφρονα — θάνατος ἀπρόφατος δ' — ἐς τὰ μακάρων ἔφυ βροτείαν τ' ἔχειν ἄλυπος βίος Camper, γνώμαν σώφρον', ᾧ θάνατος ἀπροφάσιστος τά τε θεῶν ἔφυ βροτείαν τ' ἔχειν ἄλυπος βίος Kayser, γνώμα σώφρων, ἃ θνατοῖς ἀπροφάσιστος εἰς τὰ θεῶν ἔφυ, βροτείῳ τ' (γ' Thompson) ἔχειν ἄλυπος βίος Silber (βίῳ Thompson), γνώμαν σώφρον' ἐν θνατοῖς ἀπρόφατον δ' εἰς τὰ θεῶν φύσει βροτείῳ τρέφειν ἄλυπος βίος Headlam 1004 βροτείῳ . . βίῳ Scaliger, βροτείων τυχῶν ἄλυπος βίος Hartung | (ἄλυπος βιοῖ Enger), ἄλυπον βίῳ olim Hartung 1005 sq. οὐ πόνῳ χαίρω θηρωμένα Musgrave 1006 χαίρω θηρεύοντα Lindau 1007 τὰ δ' omittit Nauck | τά θ' ἕτερα μεγάλα φανερά τ' ὄντα· δεῖ δ' olim, postea τά θ' ἕτερα μεγάλα φανέρ' ἐμοί γ' εἴη Hartung | φανερά τ' ὄντ' Musgrave, φανέρ' ἰόντ' Thompson | τὸν ἀεὶ Dobree 1007 sqq. ἕτερα μεγάλα μεγάλα φανερά τ' ὄντ' ἀεί, ἐπεὶ τὰ καλὰ βίου (vel βίον) . . εὐσεβεῖν Headlam 1008 κατὰ βίον Reiske | βίοτον Hartung 1009 νύκτα τ'] νύκτας Kirchhoff

1010 τά τ' Elmsley | νομίμων Bothe 1015 τὸν] τόνδ' J. H. H. Schmidt | ἐξ 'Εχίονος Korsch 1018 ἢ] ἢ καὶ Dindorf, ἤτοι Hartung, ἤπου Tyrrell, qui δράκων delet | δράκων πυριφλέγων θ' Headlam 1019 ὁρᾶσθαι delet Bothe

1020 Βακχεῦ Dobree | θηραγρέτᾳ Musgrave, τῷ θηραγρέτᾳ Brunck, τὸν θηραγρέταν Seidler, θῆρ' ἀγρευταν Kirchhoff, θῆρ', ἀγροδότα Schoene, θὴρ θηραγρέτᾳ Tyrrell 1021 γελῶντι προσώπῳ] καὶ γελῶν Hogan 1021 sq. βρόχον περίβαλε θανάσιμον Fix 1021 sqq. φαιδρωπὸς βρόχον περίβαλε θανάσιμον ἐπ' ἀγέλαν πεσόντι τὰν Μαινάδων Headlam, fort. θανάσιμον σεσηρὼς περίβαλ' ἐπ' ἀγέλᾳ πεσόντι τᾶ Μαινάδων 1022 θανάσιμον delet J. H. H. Schmidt 1023 ἐς ἀγέλαν Kirchhoff 1025 sq. delet Middendorf 1026 aut ὀδόντος ἔσπειρ' ὄφεος aut δράκοντος ἔσπειρ' Ἄρεος Elmsley | ἔσπειρ' ὀδόντων ὄφεος Hartung | ὄφεον Barnes, ὄφελος Bothe | ὀφιόεν γαίᾳ Gu. Wolff Post 1028 addendum putat Med. 55 κακῶς πίτνοντα καὶ φρενῶν ἀνθάπτεται Porson

1031 ὦναξ Βρόμιε θεὸς θεὸς φαίνει μέγας Hermann, ὦναξ Βρόμιε, μέγας θεὸς φαίνει μέγας Fix, ὦναξ Βρόμιε, σὺ κάρτα θεὸς φαίνει μέγας Schoene, Βρόμι' ἄναξ, θεὸς σὺ φαίνει μέγας Nauck, ὦναξ Βρόμιε θεὸς φαίνει νῦν μέγας Paley, ὦναξ Βρόμιε θεὸς ὡς φαίνῃ μέγας O. Hense 1032 ἦ Brunck 1036 ἄγεις ⟨ὡς μή σε δεῖν⟩ Kayser, ἄγεις ⟨ἀγήνορας⟩ A. Palmer 1037 alterum ὁ Διόνυσος delet Hartung 1039 ξυγγνώστ' ἂν ἦν Burges

1040 ἐχθροῖσι χαίρειν Hartman 1041 ἔνεπε Brunck 1047 Θρῆκα καὶ 'κέντεις κόρας Burges

1051 ἀμφίκρημνον, εὖ διάρρυτον Camper 1054 sq. ἐκλελοιπότος κισσοῦ Herwerden 1055 κισσὸν Dobree 1056 ἐμπλέκουσαι Madvig | ποικίλ'] πολύπλοκ' Heimsoeth, καμπύλ' Herwerden. Post αἳ δ' lacunam statuit Herwerden

1060 οὐκ ἐξιχνεύοιμ' οὐδὲν ἂν ἐν ὅσσοις μαθὼν Burges, οὐκ ἐξικνεῖσθαι μαινάδων ὅσσοις σθένω Earle | ὅσων (vel ὅσοι) μόθων H. Stephanus, ὅσαι μαθεῖν Scaliger, ὄσσοις νοσῶν Duport, ὄσσοις μόθον Heath, ἐσμὸν μαθεῖν Reiske, ὅποι μόθων Musgrave, ὄσσοιν ἀθρῶν Porson, ὅσον ποθῶ Elmsley, ὄσσοις ὅσον Hermann, ὄσσοις ὁδόν (olim ὅλων) Hartung, ὄσσοις ὄχλον Middendorf, ὄσσοιν (vel ὄσσοις) νόθων Tyrrell, νόσον μαθεῖν vel ὅσον μαθεῖν vel ᾠστρημένων olim coniciebam, ποθεινὸς ὢν Metzger, πρόσωθεν ὢν vel πρόσω σκοπῶν vel ὄσσοις ἀθρῶν Sandys, ὄσσοις σαφῶς Collmann, ὄσσοιν ὅσων Faust, ὀρεινόμων vel ὀρειδρόμων Stadtmueller 1061 ὄχθον Scaliger | ὄχθῳ δ' ἐπεμβὰς ἐς ἐλάτην Hermann | ὄχθον δ' ἔπ' ἐμβὰς Schumacher | ὄχθων δ' ἔπ', ἀμβὰς ἐς ἐλάτην Bruhn | ἐς ἐλάτην Heath 1062 μανιάδων Bothe 1063 possis etiam ἦν δὴ τοῦ ξένου θαυμάσθ' ὁρᾶν 1065 κατῆγεν, οὐκ ἀνῆκεν Musgrave, κατῆγεν ἠρέμ' ἠρέμ' Naber 1066 ἐκυκλοῦτο δ' Brunck, κύκλῳ δ' ἄρ' Kirchhoff, κύκλωμα δ' Schoene 1066 sq. κύκλον γὰρ ὥστε . . περιφεροῦς ἕλκει δρόμον Hartung 1067 περιφορὰς Victorius | ἕλκει δρόμον H. Stephanus, ἑλκεδρόμον Scaliger, ἕλκει δραμὼν Heath, ἕλκει δρόμῳ Paley. Versum delet Schumacher 1068 sq. delet Herwerden

1070 ὄχων ἔπι Hartman 1072 ἀνακοντίσειε Musgrave 1073 ἐς αἰπὺν Herwerden 1073 sq. olim delebat Herwerden 1074 fort. ἔχουσ' ἐν ὄζοις 1078 φωνήν τιν' repudiat Elmsley | ὥς μέ γ' εἰκάσαι Reiske 1079 ὦ συμμαινάδες Burges

1083 ἔκγαιον Reiske, γαίηθεν Kirchhoff 1084 αἰθὴρ δ' ἐσίγα Elmsley, σιγηλὸς αἰθήρ Hartung, σῖγ' ἵστατ' αἰθήρ Schumacher 1089 σαφῶς Earle

1091 θέουσαι Sitzler 1096 καραβόλους Musgrave 1096 sq. ἄλλαι μὲν et εἰσβᾶσαι ex Christ. pat. Lenting 1098 ἠκόντιζέ τις Musgrave, versu post 1099 posito

1100 οὐχ ἤνυτον Elmsley 1102 λελησμένος Barnes, κεκλησμένος Reiske 1103 etiam συγκραδαίνουσαι Pierson, ξυγκρατύνουσαι vel συγκορύσσουσαι Musgrave 1103 sq. delet P. J. Meier 1119 fort. Ἐχίονι

1124 οὐδ' ἐπεῖδε Purgold 1125 ὠλένης Kirchhoff | λαβοῦσα δ' ὠλέναισι χεῖρ' ἀριστερὰν vel ἀλλ' ὠλέναις λαβοῦσ' ἀριστερὰν χέρα vel potius λαβοῦσ' ἐν ὠλέναις δ' ἀριστερὰν χέρα Mekler, λαβοῦσα μαινόλις δ' ἀριστερὰν χέρα F. Gu. Schmidt, λαβοῦσα δ' ὠλέναισι δεξιὰν χέρα Humphreys, λαβοῦσα χεῖρα δ' ὠλέναις ἀριστερὰν Enthoven

1131 ἔπειγε Madvig 1132 ὅσον (debebat ἕως) ἐτύγχαν' ἐμπνέων

Reiske 1133 *ἄγε, φέρ' ἢ μὲν* Hermann 1134 sq. *γυμνοῦσι δὲ πλευρὰ* Porson, *γυμνοῦτε δὲ πλευρὰς* Hermann, *γύμν' αὐτὰ δὲ πλευρὰ* Hartung

1140 *ὅνπερ* Shilleto, *ἥπερ* Hartman 1146 delet R. Prinz 1147 *τὸ καλλίνικον ᾗ δάκρυα* Bothe | *ᾗν* Hermann, *ᾗ* Kirchhoff | *νίκη φορεῖ* Portus, *νίκη φέρει* Hartung 1148 *οὐκοῦν ἐγὼ μὲν* Duport, *ἐγὼ μὲν οὖν γὰρ* Heath, *ἐγὼ μὲν οὖν τάχ'* Musgrave | *τῇσδ' . . τῆς ξυμφορᾶς* Pierson 1149 *ἄπειμ' Ἀγαυῇ* Hermann

1151 *οἶμαι ταὐτὸ* Reiske 1152 delet R. Prinz 1155 *Πενθέος ἐκγενέτα* Wilamowitz | *Πενθέως* delet Burges 1156 *τὰν* delet Burges 1156 sq. *στολὰν* et *τε* delet Wilamowitz 1157 *πιστὸν ἀΐδα* Heath, *παίστορ' ἀκίδα τε* vel *πλαστὸν εἶλαν* (et in v. proximo *ἔλαβ' ἐπ'*) Musgrave, *ἐπίστορ' ἱρῶν* Jacobs, *πιστὸν Ἅιδᾳ* Hermann, *πικρὸν Ἀΐδαν* Seidler, *πιστὸν Ἀΐδᾳ γ'* Camper, *τ' ἐπὶ στοναχαῖς* Kirchhoff, *κισσοχαίταν* Ingram, *ἐπακτὸν Ἅιδαν* Tyrrell, etiam *βάκτρον* (vel *κέντρον*) *Ἅιδα* Sandys, *πιστὸν Ἅιδα* Reid, *ἐπὶ στόμ' Ἅιδα* Stahl, *κόσμον Ἅιδα* R. Bouterwek, *ὁπλισμὸν Ἅιδα* Wilamowitz

1160 *Βάκχα Καδμεία* Heath 1161 *τὸ καλλίνικον κλεινὸν* Heath, *τὸ καλλίνικον ἔργον* Brunck | *κλεινὸν*] *αἴλινον* Burges | *ἐξεπράξατ' ὦ* Musgrave 1163 *ἀγών περ, αἵματι* Meleagros 1163 sq. *χέρ' αἵματι στάζουσαν περιβαλεῖν τέκνον* Wilamowitz, *ἐν αἵματι σταζούσας χέρας ἐπιβαλεῖν τέκνῳ* Herwerden, *αἱμοσταγῆ χεῖρα περιβαλεῖν τέκνῳ* W. Headlam 1164 *χέρα περιβαλεῖν τέκνον* Schoene, *χέρα βαλεῖν τέκνῳ* Kirchhoff, *περιβαλεῖν τέκνον* (omisso *χεῖρα*) Davies, *περιβαλεῖν χέρα* (omisso *τέκνον*) Tyrrell, *χέρα βαλεῖν τέκνον* olim coniciebam | *χεῖρα* Enthoven 1167 *εὔιον* Hermann 1168 *τί με διορθοῖς ὦ* Bothe, etiam *τί με θροεῖς ἰώ* Fix, *τίνα θροεῖς αὐδάν;* Hartung, *τί με τί μ' ὀρθεῖς ὦ* olim Nauck, *τί δὲ διορθιᾷς* Tyrrell | *ὀρθοῖς* H. Stephanus, *ὄρσεις* Musgrave

1170 *μέλαθρα* ⟨*δόμων*⟩ Leutsch 1172 *ὁρῶ γε καί . . σύγκωμον ὦ* Aldina, *ὁρῶ τε καί . . σύγκωμος, ὦ* Hermann 1173 sq. *βρόχων λὶν νεαρὸν* Bothe 1174 *νέον δέ νιν ἐκράτησα, νέον αἶμα* Paley | *ἄνευ σθένεος ἀρείου* supplet Barnes, *ἄνευ κάμακος ὄρειον* Musgrave, *χερῶν βίᾳ τὸν ὄρειον* Hartung, *χεροῖν ἀκμᾷ καθελοῦσα* Kayser

1180 et 1196 Agauae continuat cum Seidlero Hermann 1181 *τί δ' ἄλλαι;* Musgrave 1183 *εὐτυχής γ' ἅδ' ἄγρα,* verba Agauae continuans, Nauck Post 1183 duos trimetros excidisse arbitratur Wilamowitz 1184 *τλᾶμον* Hartung 1186 *ἄπο* (et 1187 *βάλλει*) Hermann | *ἁπαλότριχ' ὑπὸ κόρυθα* Hartung 1187 *κατάκορον* Bothe, *κατὰ κόμαν* Sitzler | *βλαστεῖ* Hartung 1188 *πρέπει θηρὸς ὧς ἀγραύλου φόβη* O. Hense 1189 sq. *κυναγέτας σοφὸς ἀνέπηλ' ἐπὶ θῆρα,* ceteris deletis, Bothe

1190 sq. *ἐπὶ τόνδε* Wilamowitz 1192 *ζαγρεύς* Barnes 1193 *ἐπαινεῖς τόδ';* Musgrave, *ἐπαινεῖς τί μ';* Jacobs | *τί σ' ἐπαινῶ;* Kirchhoff 1199 *φανερὰ δὴ τάδ' ἔργα* Heath | *φανερὰ δὴ τάδ' ἔργ' ἐπειργασμένα* Brunck, *φανερά, καινὰ δ' ἔργματ' εἰργασμένα* Seidler, *ἔργα τάδε φανερὰ κατειργασμένα* Bothe, *φανερὰ τἄργ' ἐγὼ κατειργασμένα* Hermann, *φανερὰ τᾷδ' ἄγρᾳ κατειργασμένα* Nauck

1204 *Κάδμου τε θυγάτρες* Dobree 1207 *κἀτ' ἀκοντίζειν* Sandys 1208 *ἔργ' ἀναρτᾶσθαι* Hilberg 1209 *τόνδ' ἐξείλομεν* Reiske

1210 *χωρίς τε δορίδος* Wilamowitz 1212 *αἱρέσθω βαλὼν* Hartman 1213 *πηκτὰς κλίμακος* ex Christ. pat. Lenting | *πρὸς οἴκῳ* Sca-

liger, etiam *πρὸς οἶκον* Barnes, *πρὸ τοίχων* Reiske (scilicet *πρὸς οἴκων* in Aldina) 1214 *τριγλύφοις κάρα τόδε* Shilleto 1216 *ἄθλιον δέμας* Nauck

1220 *πέδῳ*] *πεσόν* Reiske, quia Aldina *πέσω* habet 1223 *εἴσω* Dindorf 1226 *τὸν παῖδα κατθανόντα* Dobree 1227 *Ἀριστέᾳ* L. Dindorf 1229 *ἀγρίας* Elmsley

1244 *ὦ πένθος, ὡς ἄρρητον οὐδ'* (vel *οὔτε ῥητὸν οὔθ'*) F. Gu. Schmidt 1245 *φόνον . . ἐξειργασμένον* Aldina, *φόνου . . ἐξειργασμένου* Musgrave 1246 *καλόν γε* Lenting

1252 *εἰ δὲ παῖς* et 1254 *ὅ γ' ἂν νεανίαισι* Reiske 1253 *εὔθυμος* vel *ἔνθυμος* Musgrave, *φιλόθηρος* Brunck 1254 *ἦτἂν νεανίαισι* Musgrave | *ἅμα*] *θαμὰ* Dindorf 1257 *σοί τ' ἐστὶ κἀμοὶ μὴ σοφοῖς χαίρειν κακοῖς. ποῦ 'στιν; τίς αὐτὸν* Aldina, *σοί γ' ἐστί. τίς νιν* Nauck

1261 *μένοιτ'* E. Bruhn 1267 *κἄτι διπετέστερος* Dobree 1268 *πτοηθὲν ἄρτι σῇ* Musgrave (scilicet in ed. Oxon. *πτοηθὲν ἔτι σῇ*) Post 1269 versum Cadmi intercidisse putat Nauck

1273 *ὑμέναιον* Scaliger 1274 *ἔδωκας εἰς στέγας* Stadtmueller 1275 *σῷ*] *σὸς* Kirchhoff 1276 *ἐμὴ . . κοινωνία* Hartung 1279 *σκέψαι νιν* Elmsley

1281 *ἄθρησον αὖτε* Dobree 1285 *φιλούμενόν γε·* (vel *φίλιόν γε νῷν· τὸ*) *πρόσθεν εἴθ' ἐγνώρισας* F. Gu. Schmidt 1286 etiam *τίς ἔκανέ νιν; πῶς εἰς ἐμὰς ἦλθεν χέρας;* Elmsley | *ἔμ' ἦλθεν ἐς χέρας* Tyrrell 1287 *ἀληθὲς ὡς . . καιρῷ κλύεις* F. Gu. Schmidt 1288 *καρδίᾳ* Canter, *καρδίας* Scaliger, *καρδίαν* Fix | *καρδίας . . ἔχει* vel *καρδίᾳ . . ἄγει* F. Gu. Schmidt 1289 *κασιγνήτα* Barnes

1297 *ὕβριν γ'*] *ὕβρεις* Brunck, *ὑμῖν* Hermann, *ὕβρισμ'* Paley, *ὕβρισεν* vel *ὕβριζ'* A. Palmer | *ἥγησθε* Reiske

1300 *τὸ πᾶν*, versum Cadmo continuans, Reiske, *οὐ πᾶν* Brunck *συγκεκασμένον* Reiske. Versum olim delebat Nauck 1301 *ἀφρόνης* Housman

1310 *πόλει*] *ἐχθροῖς* Herwerden | *τε*] *σὺ* Hartung 1312 *ἐλάμβαν' ἄν* Heath, *ἂν ἔλαβεν ἄν* olim Elmsley | *δίκην γ' ἂν* (vel potius *τἂν*) . . *ἐλάμβανεν* Dobree, *δίκην . . ἀξίαν ἔδωκεν* (vel *δίκης . . ἀξίας ἐτύγχαν'*) *ἄν* Hartung

1320 *ἀδικεῖ σε, τίς ἀτιμάζει* Reiske 1327 *σῆς δ' ἔχει* H. Stephanus 1329 lacuna ex eis quos supra commemoravi fontibus his fere fragmentis cum aliqua probabilitate expleri potest:

. . . .

λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον

. . . .

πῶς καί νιν ἡ δύστηνος εὐλαβουμένη Ch. p. 1312
πρὸς στέρνα θῶμαι; τίνα ⟨δὲ⟩ θρηνήσω τρόπον; „ 1313
εἰ μὴ γὰρ ἴδιον ἔλαβον ἐν χερσὶν μύσος

. . . .

⟨ὡς⟩ ἀσπάσ⟨ωμαι⟩ πᾶν μέλος ⟨τοὐμοῦ τέκνου⟩, „ 1256, 1315
κυνοῦσα σάρκας ἅσπερ ἐξεθρεψάμην „ 1257
φέρ', ὦ γεραιέ, κρᾶτα τοῦ τρισ⟨αθλίου⟩ „ 1466
ὀρθῶς προσαρμόσωμεν, εὔτονον (?) δὲ πᾶν „ 1467
σῶμ' ἐξακριβώσωμεν, εἰς ὅσον πάρα. „ 1468
ὦ φίλτατον πρόσωπον, ὦ νέα γένυς „ 1469

. . . .

τὰ δ' αἱμόφυρτα καὶ κατηλοκισμένα Ch. p. 1471
μέλη „ 1472

. . . .

ΔΙΟΝΥΣΟΣ

. . . .

ἐς δεσμά τ' ἦλθε καὶ λόγ⟨ων ὑβρίσματα⟩. „ 1664
τοίγαρ τέθνηκεν ὧν ἐχρῆν ἥκισθ' ὕπο. „ 1663
καὶ ταῦτα μὲν πέπονθεν οὗτος ⟨ἐνδίκως⟩, „ 1667
ἃ δ' αὖ παθεῖν ⟨χρὴ⟩ λαόν (?) οὐ κρύψω κακά. „ 1668

. . . .

λιπεῖν πόλιν τήνδ', ἀνοσίου μιάσματος „ 1674
δίκην τιν⟨ούσας⟩ τῷδ' ὃν ἔκτειναν ⏑ – „ 1675
καὶ μηκέτ' ⟨ἐσ⟩ιδεῖν πατρίδ'· οὐ γὰρ εὐσεβές „ 1676

. . . .

⟨αὐτὸς⟩ δ' ἃ μέλλει⟨ς⟩ πήματ' ἐκπλήσειν, φράσω „ 1690

Ex hac scena repetit senarium apud Athen. XIV 658 F servatum ἐγὼ δὲ φεύξομαί γ' ἐλεύθερος γεγώς Dobree

1331 τύπου Musgrave 1331 sq. ἐκθηριωθεὶς . . ἥν τ' Ἄρεος Heath 1333 ὄχλον δὲ μόχθων H. Stephanus, ὀχμὸν δὲ Μόσχων Reiske

1339 ἐγκαθιδρύσει (ut est Christ. pat. 1754) Burges | βίον] δέμας Nauck

1342 ὅτ'] ὃν Nauck, ὅ γ' Schoene 1343 ηὐδαιμονεῖτ' ἂν Musgrave 1345 ὅτε γ' ἐχρῆν, οὐκ εἰδότες ex Christ. pat. 2560 efficit Porson. 1349 ἐμὸς ἐπήνεσεν vel οὑμὸς ἤνεσεν Nauck

1353 πάντες σύ θ' ex Christ. pat. 1701 Kirchhoff, ἐγὼ σύ θ', nisi versus interpolatus sit et complures versus exciderint, Paley, ἄρδην σύ θ' Tyrrell | σύγγονοί τε σαὶ φίλαι Aldina, παῖς τε σύγγονοί τε σαί Hermann, σύγγονοί τε σαὶ τόδε vel potius σύγγονοί θ' ὁμόσποροι Fix, σύγγονοί τε παῖς τε σός Hartung, σύγγονοί τε σαὶ διπλαῖ Stadtmueller 1355 ὅ τι δέ μοι τὸ θέσφατον Hermann, ἔτι δέ μ' εἶπε θέσφατον Hartung

1365 ὄρνιθ' . . πολιόχρως κύκνος Brunck, πτεροῖς ὅπως . . πολιόχρων κύκνος Sandys 1368 etiam χαῖρε πατρῴα Elmsley

1371 χθόν' Ἀρισταίου Musgrave 1372—92 delet Nauck 1374 δεινῶς γὰρ δεινῶς Aldina, δεινῶς δεινῶς Brunck, δεινῶς γάρ τοι Hermann, δεινὴν δεινὸς Herwerden 1374 sqq. δεινῶς γὰρ δεινῶς αἰκίαν . . τοὺς σοὺς τάνδ' εἰσέφερ' οἴκους Musgrave (τοὺς σοὺς τάνδ' εἰς οἴκους ἔφερεν Hartung), δεινῶς γὰρ δεινῶς αἰκίαν τάνδ' εἰς οἴκους τοὺς σοὺς ἔφερεν Διόνυσος ἄναξ Bothe 1376 ἤδη τοὺς σοὺς οἴκους vel τοὺς ἡμετέρους οἴκους Paley

1384 μ' ἴδῃ supplet Reiske, ἔμ' ὁρᾷ Schoene 1384 sq. μήτε Κιθαιρῶν' ὅσσοισι μιγῶ, ceteris deletis, Bothe (ὅσσοισι μιγῶ Canter) 1385 ὅσσοισιν ὁρῶ Brodeau 1386 θύρσοις κλήματ' ἀνεῖται Musgrave | θύρσου] θήρας Jacobs 1387 βάκχαις] τελεταὶ Hartman 1388—92 uncinis inclusit Hartung

Addenda.

Pag. 31 ad v. 730 l. ἐκρυπτόμην] margo editionis Barnesianae, ἐκρύπτομεν *LP*.

NOTARUM INDEX.

L = cod. Laurent. 32, 2 chartaceus saec. XIV, continens v. 1—755.
l = manus correctrices.
P = cod. Palatinus, inter Vaticanos 287 membranaceus saec. XIV.
p = manus correctrices.

Hos codices contulit R. Prinz. Cfr. etiam collationem Wilamowitzi Anal. Eurip. p. 46—50. In hac fabula cod. *P* non ex *L* derivatus est. Cfr. 14, 46, 514, 603, 635.

EURIPIDIS

FABULAE

EDIDERUNT

R. PRINZ ET N. WECKLEIN.

VOL. II. PARS IV.

HERACLIDAE.

LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI.
MDCCCXCVIII.

EURIPIDIS

HERACLIDAE

EDIDIT

N. WECKLEIN.

LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI.
MDCCCXCVIII.

LIPSIAE: TYPIS B. G. TEUBNERI

NOTARUM INDEX.

L = codex Laurentianus 32, 2 chartaceus saec. XIV.
    l = manus correctrices.
P = codex Palatinus, nunc Vaticanus 287 membranaceus saec. XIV, qui desinit in v. 1002.
    p = manus correctrices.
G = codex Laurentianus 172 membranaceus saec. XIV, inde a v. 1003.
    g = manus correctrices.

Libros *L*, *P*, *G* contulit R. Prinz. Cfr. etiam collationem Wilamowitzi Anal. Eurip. p. 15 sqq.

De codice *P* sive *G* ex *L* derivato cf. quae ad Iph. Taur. praemonuimus et infra ad v. 704, 778, 899, 915. De ceteris vide item ad Iph. Tauricam.

ΕΥΡΙΠΙΔΟΥ

ΗΡΑΚΛΕΙΔΑΙ

Ὑπόθεσις Ἡρακλειδῶν.

Ἰόλαος υἱὸς μὲν ἦν Ἰφικλέους, ἀδελφιδοῦς δὲ Ἡρακλέους· ἐν νεότητι δ᾽ ἐκείνῳ συστρατευσάμενος ἐν γήρᾳ τοῖς ἐξ ἐκείνου βοηθὸς εὔνους παρέστη. τῶν γὰρ παίδων ἐξ ἁπάσης ἐλαυνομένων γῆς ὑπ᾽ Εὐρυσθέως, ἔχων αὐτοὺς ἦλθεν εἰς Ἀθήνας κἀκεῖ προσφυγὼν τοῖς θεοῖς ἔσχε τὴν ἀσφάλειαν Δημοφῶντος τῆς πόλεως κρατοῦντος. Κοπρέως δὲ τοῦ Εὐρυσθέως κήρυκος ἀποσπᾶν θέλοντος τοὺς ἱκέτας ἐκώλυσεν αὐτόν· ὃ δὲ ἀπῆλθε πόλεμον ἀπειλήσας προσδέχεσθαι. Δημοφῶν δὲ τούτου μὲν ὠλιγώρει· χρησμῶν δὲ αὐτῷ νικηφόρων γενηθέντων, ἐὰν Δήμητρι τὴν εὐγενεστάτην παρθένων σφάξῃ, τοῖς λογίοις βαρέως ἔσχεν· οὔτε γὰρ ἰδίαν οὔτε τῶν πολιτῶν τινος θυγατέρα χάριν τῶν ἱκετῶν ἀποκτεῖναι δίκαιον ἡγεῖτο. τὴν μαντείαν δὲ προγνοῦσα μία τῶν Ἡρακλέους παίδων, Μακαρία, τὸν θάνατον ἑκουσίως ὑπέστη. ταύτην μὲν οὖν εὐγενῶς ἀποθανοῦσαν ἐτίμησαν· αὐτοὶ δὲ τοὺς πολεμίους ἐπιγνόντες παρόντας εἰς τὴν μάχην ὥρμησαν.

Argumentum omisit *L*, add. l. *εὐριπίδου ἡρακλειδῶν ὑπόθεσις P*
Lin. 6 *ἱκέτας*] *οἰκέτας LP* 9 *παρθένον P* | fort. *Δήμητρι εὐγενῆ παρθένον.* Cfr. 408 sq. et 489 sq. | *λογίοις*] Wilamowitz, *λόγοις LP*
11 *οἰκετῶν P* | *ἡγεῖτο*] L. Dindorf, *ἡγεῖται LP* 13 *ἐτίμησαν*] L. Dindorf, *ἐτίμησεν LP*

Τὰ τοῦ δράματος πρόσωπα·

Ἰόλαος.
Κοπρεύς.
χορός.
Δημοφῶν.
Μακαρία [παρθένος].
θεράπων.
Ἀλκμήνη.
ἄγγελος.
Εὐρυσθεύς.

προλογίζει δὲ ὁ Ἰόλαος.

Personarum indicem om. *L*, add. *l* | *παρθένος* inclusi | *θεράπων*] *θεράπαινα* *LP* | verba *προλογίζει δὲ ὁ Ἰόλαος* om. *P*.

ΙΟΛΑΟΣ.

Πάλαι ποτ᾽ ἐστὶ τοῦτ᾽ ἐμοὶ δεδογμένον·
ὃ μὲν δίκαιος τοῖς πέλας πέφυκ᾽ ἀνήρ,
ὃ δ᾽ ἐς τὸ κέρδος λῆμ᾽ ἔχων ἀνειμένον
πόλει τ᾽ ἄχρηστος καὶ συναλλάσσειν βαρύς,
αὑτῷ δ᾽ ἀρωγός· οἶδα δ᾽ οὐ λόγῳ μαθών.
ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,
ἐξὸν κατ᾽ Ἄργος ἡσύχως ναίειν, πόνων
πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,
ὅτ᾽ ἦν μεθ᾽ ἡμῶν· νῦν δ᾽, ἐπεὶ κατ᾽ οὐρανὸν
ναίει, τὰ κείνου τέκν᾽ ἔχων ὑπὸ πτεροῖς
σῴζω τάδ᾽ αὐτὸς δεόμενος σωτηρίας.
ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,
πρῶτον μὲν ἡμᾶς ἤθελ᾽ Εὐρυσθεὺς κτανεῖν·
ἀλλ᾽ ἐξέδραμεν· καὶ πόλις μὲν οἴχεται,
ψυχὴ δ᾽ ἐσώθη. φεύγομεν δ᾽ ἀλώμενοι
ἄλλην ἀπ᾽ ἄλλης ἐξορίζοντες πόλιν.
πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδ᾽ Εὐρυσθεὺς κακοῖς
ὕβρισμ᾽ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι·
πέμπων ὅπου γῆς πυνθάνοιθ᾽ ἱδρυμένους
κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,
πόλιν προτείνων Ἄργος οὐ σμικρὰν φίλην
ἐχθράν τε θέσθαι, χαὐτὸν εὐτυχοῦνθ᾽ ἅμα.

εὐριπίδου ἡρακλεῖδαι superscr. *lP* 1 Iolai notam om. *L*, add. *l* | *τοῦτό μοι* Stob. fl. 10, 1 4 *φίλοις τ᾽ . . συναλλάξαι* Stobaeus 5 *αὐτῷ LP*, *αὑτῷ l* | *ἀρωγός*] scripsi, *ἄριστος LP* 7 *ἥσυχον* Elmsley 8 *εἷς ἀνὴρ Ἡρακλέει*] Porson, *εἷς ἀνὴρ Ἡρακλεῖ LP*, *ὢν* in marg. ad signum ante *ἀνὴρ* in textu positum *l*, post *ἀνὴρ* inseruit *p* 10 *τἀκείνου L*, *τὰ ᾽κείνου l*, *κἀκείνου P* 14 *ἐξέδραμεν*] Reiske, *ἐξέδραμον LP* 18 *ἐς ὑμᾶς P* 19 *ἱδρυμένως P*, corr. *p* 21 *προτείνων*] Canter, *προτιμῶν LP* 21 sq. *φίλην ἐχθράν*] Dindorf, *φίλων ἔχθραν LP* | *τε*] Musgrave, *γε LP* | *εὐτυχοῦνθ᾽*] fort. *εὐθενοῦνθ᾽*

οἳ δ᾽ ἀσθενῆ μὲν τἀπ᾽ ἐμοῦ δεδορκότες,
σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,
τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.
ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις
καὶ σὺν κακῶς πράσσουσι συμπάσχω κακά,
ὀκνῶν προδοῦναι, μή τις ὧδ᾽ εἴπῃ βροτῶν·
ἴδεσθ᾽, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,
Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.
πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι,
Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα
ἱκέται καθεζόμεσθα βώμιοι θεῶν,
προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς
δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος
κλήρῳ λαχόντας, ἐκ γένους Πανδίονος,
τοῖσδ᾽ ἐγγὺς ὄντας· ὧν ἕκατι τέρμονας
κλεινῶν Ἀθηνῶν τόνδ᾽ ἀφικόμεσθ᾽ ὅρον.
δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή·
ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,
ἣ δ᾽ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος
ἔσωθε ναοῦ τοῦδ᾽ ὑπηγκαλισμένη
σῴζει· νέας γὰρ παρθένους αἰδούμεθα
ὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν.
Ὕλλος δ᾽ ἀδελφοί θ᾽ οἷσι πρεσβεύει γένος
ζητοῦσ᾽ ὅπου γῆς πύργον οἰκιούμεθα,
ἢν τῆσδ᾽ ἀπωθώμεσθα πρὸς βίαν χθονός.
ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθ᾽ ἐμῶν
πέπλων· ὁρῶ κήρυκα τόνδ᾽ Εὐρυσθέως
στείχοντ᾽ ἐφ᾽ ἡμᾶς, οὗ διωκόμεσθ᾽ ὕπο
πάσης ἀλῆται γῆς ἀπεστερημένοι.
ὦ μῖσος, εἴθ᾽ ὄλοιο χὠ πέμψας σ᾽ ἀνήρ·
ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ
ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.

26 *συμφεύγουσι LP* 27 *συμπάσχω P*, *συμπράσσω L* | *κακά*] scripsi, *κακῶς LP* 29 *ἔστι P* 31 *τητόμενοι P*, corr. *p* 32 *σύγκληρον*] fort. *σύγχορτον* 37 fort. *τέρμιον* 38 *τόνδ᾽ Lp*, *τῶνδ᾽ P* 40 *καλχαίνων lp*, *χαλκαίνων L* et sine dubio ante ras. *P* 41 *αὐτὸ P* 43 sq. delet Klinkenberg 45 *ὕλος P* 46 *ζητοῦσιν LP* 52 *καὶ ὁ L*, *χὠ lP* | *πέμψας σ᾽*] Barnes, *πέμψας LP* 53 *ὡς*] *ὃς* Elmsley

ΚΟΠΡΕΥΣ.

ἦ που καθῆσθαι τήνδ' ἕδραν καλὴν δοκεῖς
πόλιν τ' ἀφῖχθαι σύμμαχον κακῶς φρονῶν·
οὐ γάρ τις ἔστιν ὃς πάροιθ' αἱρήσεται
τὴν σὴν ἀχρεῖον δύναμιν ἀντ' Εὐρυσθέως.
χώρει· τί μοχθεῖς ταῦτ'; ἀνίστασθαί σε χρὴ
ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.

ΙΟ. οὐ δῆτ', ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ
ἐλευθέρα τε γαῖ' ἐν ᾗ βεβήκαμεν.

ΚΟ. βούλει πόνον μὴ τῇδε προσθεῖναι χερί;

ΙΟ. οὔτοι βίᾳ γέ μ' οὐδὲ τούσδ' ἄξεις λαβών.

ΚΟ. γνώσῃ σύ· μάντις δ' ἦσθ' ἄρ' οὐκ ἄκρος τάδε.

ΙΟ. οὐκ ἂν γένοιτο τοῦτ' ἐμοῦ ζῶντός ποτε.

ΚΟ. ἄπαιρ'· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς,
ἄξω νομίζων οὗπέρ εἰσ' Εὐρυσθέως.

ΙΟ. ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,
ἀμύνεθ'· ἱκέται δ' ὄντες ἀγοραίου Διὸς
βιαζόμεσθα καὶ στέφη μιαίνεται,
πόλει τ' ὄνειδος καὶ θεῶν ἀτιμία.

ΧΟΡΟΣ.

ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας
ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα;

ἴδετε τὸν γέροντ' ἀμαλὸν ἐπὶ πέδῳ stroph.
χύμενον· ὦ τάλας.
πρὸς τοῦ ποτ' ἐν γῇ πτῶμα δύστηνον πίτνεις;
. . . .

ΙΟ. ὅδ', ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺς
ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.

ΧΟ. σὺ δ' ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν

---

58 fort. ζαχρεῖον 60 μενεῖ *LP* 63 μὴ] Dobree, μοι *LP* 65 μάντις ἦσθα δ' οὐκ Mekler | οὐκ ἄκρος] Herwerden, οὐ καλὸς *LP* 67 ἄπερρ' Cobet 70 ἀμύνετε *L*, ἀμύνετ' *lP* 75 sq. choro (hemichorio) tribuit Lachmann, Jolao *LP* 75 γέροντ' ἀμαλὸν ex Hesych. ἀμαλόν· ἀπαλόν, ἀσθενῆ. Εὐριπίδης Ἡρακλείδαις δηλοῖ Hemsterhuys, γέροντα μᾶλλον *LP* 77 πίτνεις] Heathio auctore Elmsley, πιτνεῖς *L*, πιτνεῖ *P* | post 77 lacunam statuit Seidler 80 σὺ δ'] Tyrwhitt, ὅδ' *LP* | τετράπολιν *P*

ξύνοικον ἦλθες λαόν; ἢ πέρα-
θεν ἁλίῳ πλάτᾳ
κατέχετ' ἐκλιπόντες Εὐβοῖδ' ἀκτάν;
ΙΟ. οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,
ἀλλ' ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.
ΧΟ. ὄνομα τί σε, γέρον,
Μυκηναῖος ὠνόμαζεν λεώς;
ΙΟ. τὸν Ἡράκλειον ἴστε που παραστάτην
Ἰόλαον· οὐ γὰρ ὄνομ' ἀκήρυκτον τόδε.
ΧΟ. οἶδ' εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ
ποτ' ἐν χειρὶ σᾷ κομίζεις κόρους
νεοτρεφεῖς; φράσον.
ΙΟ. Ἡρακλέους οἵδ' εἰσὶ παῖδες, ὦ ξένοι,
ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.

ΧΟ. τί χρέος; ἢ λόγων πόλεος, ἔνεπέ μοι, antistr.
μελόμενοι τυχεῖν;
ΙΟ. μήτ' ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.
ΚΟ. ἀλλ' οὔτι τοῖς σοῖς δεσπόταις τάδ' ἀρκέσει,
οἵ σου κρατοῦντες ἐνθάδ' εὑρίσκουσί σε.
ΧΟ. εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,
καὶ μὴ βιαίῳ χειρὶ δαιμόνων
τάδ' ἀλιτεῖν σ' ἕδη·
πότνια γὰρ Δίκα τάδ' οὐ πείσεται.
ΚΟ. ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως,
κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί.
ΧΟ. ἄθεον ἱκεσίαν
μεθεῖναι πόλει ξένων προστροπάν.
ΚΟ. καλὸν δέ γ' ἔξω πραγμάτων ἔχειν πόδα,

82 ἁλίῳ *LP* 83 κατέχετ'] Hermann, κατέσχετ' *LP* | Εὐβοῖδ'] Seidler, εὐβοΐδ' *LP* | Εὐβοῖδ' ἄκραν Paley, Εὐβοῖδα γᾶν Gitlbauer 87 λεώς *LP*, λαός *l* 89 ὄνομ'] Dobree, σῶμ' *LP* 90 τοῦ *l*, ποῦ *LP* 91 χειρὶ *l*, χερὶ *LP* 95 πόλεος] Elmsley, πόλεως *LP* | ἔνεπε] Hermann, ἔννεπε *LP* 96 μελόμενοι] Canter, μελομένῳ *LP* 98 cfr. v. 222 102 fort. βιαίᾳ | χειρὶ] ed. Hervag. altera, χερὶ *LP* 103 τάδ' ἀλιτεῖν] F. Gu. Schmidt (παραλιτεῖν Pflugk), ἀπολείπειν *LP* | fort. ἀλιτεῖν στέφη 104 τάδ'] fort. τόδ' 105 νῦν *LP* 106 fort. βιαίᾳ 108 μεθεῖναι] fort. ἀφεῖναι | προστροπάν] Canter, πρὸς τὸ πᾶν *LP* 109 δέ γ'] δ' Stob. fl. 58, 4 | πραγμάτων] πημάτων Hartung

εὐβουλίας τυχόντα τῆς ἀμείνονος.

* * * * * *

ΧΟ. *οὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαντά σε*
χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους
θεῶν ἀφέλκειν, γῆν σέβοντ' ἐλευθέραν.
ΚΟ. *τίς δ' ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;*
ΧΟ. *ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.*
ΚΟ. *πρὸς τοῦτον ἀγὼν ἆρα τοῦδε τοῦ λόγου*
μάλιστ' ἂν εἴη· τἄλλα δ' εἴρηται μάτην.
ΧΟ. *καὶ μὴν ὅδ' αὐτὸς ἔρχεται σπουδὴν ἔχων*
Ἀκάμας τ' ἀδελφός, τῶνδ' ἐπήκοοι λόγων.

ΔΗΜΟΦΩΝ.

ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους
βοηδρομήσας τήνδ' ἐπ' ἐσχάραν Διός,
λέξον, τίς ὄχλον τόνδ' ἀθροίζεται τύχη;
ΧΟ. *ἱκέται κάθηνται παῖδες οἵδ' Ἡρακλέους*
βωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ,
πατρός τε πιστὸς Ἰόλεως παραστάτης.
ΔΗ. *τί δῆτ' ἰυγμῶν ἥδ' ἐδεῖτο συμφορά;*
ΧΟ. *βίᾳ νιν οὗτος τῆσδ' ἀπ' ἐσχάρας ἄγειν*
ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ
γέροντος, ὥστε μ' ἐκβαλεῖν οἴκτῳ δάκρυ.
ΔΗ. *καὶ μὴν στολήν γ' Ἕλληνα καὶ ῥυθμὸν πέπλων*
ἔχει, τὰ δ' ἔργα βαρβάρου χερὸς τάδε.
σὸν δὴ τὸ φράζειν ἐστὶ μὴ μέλλειν ἐμοί,
ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών;
ΚΟ. *Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν·*
ἐφ' οἷσι δ' ἥκω καὶ παρ' οὗ λέγειν θέλω.
πέμπει Μυκηνῶν δεῦρό μ' Εὐρυσθεὺς ἄναξ

Post 110 lacunam statuit monente Elmsleio Kirchhoff. Exciderunt autem non solum versus chori (= 90—92), sed etiam duo trimetri Coprei 115 chori notam om. *L*, add. *l*, nota eluta in *P* 116 personae nota omissa in *LP* | *πρὸς τοῦτον ἀγὼν*] F. V. Fritzsche, *πρὸς τοῦτον ἀγὼν LP*, *πρὸς τόνδ' ἀγών τις l* | *ἄρα LP*, *ἆρα l* 117 *καὶ μάλιστ' P* et ante rasuram *L* 118 *σπουδῇ ποδὸς* Nauck (cfr. Hec. 216) 125 *ἰόλεως L*, sed *εως* in ras. scr. *l* 128 *κἄσφηλε LP*, *κἄσφηλεν l* 129 *μ' ἐκβαλεῖν*] Reiske, *μὴ* (*οι* superscr. *l*) *βαλεῖν LP* 132 *μὴ μέλλειν τ' ἐμοί l*, fort. *μανθάνειν δ' ἐμόν* 135 *καὶ παρ' οὗ . . θέλω*] ed. Stibliniana, *καίπερ οὐ . . θέλων LP*

ἄξοντα τούσδε· πολλὰ δ᾽ ἦλθον, ὦ ξένε,
δίκαι᾽ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων.
Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω
ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων,
νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους
θανεῖν· δίκαιοι δ᾽ ἐσμὲν οἰκοῦντες πόλιν
αὐτοὶ κατ᾽ αὐτῶν κυρίους κραίνειν δίκας.
πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένων
ἐν τοῖσιν αὐτοῖς τοῖσδ᾽ ἵν᾽ ἕσταμεν λόγοις,
οὐδεὶς ἐτόλμησ᾽ ἴδια προσθέσθαι κακά.
ἀλλ᾽ ἤ τιν᾽ ἐς σε μωρίαν ἐσκεμμένοι
δεῦρ᾽ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων
ῥίπτοντες, εἴτ᾽ οὖν εἴτε μὴ γενήσεται·
οὐ γὰρ φρενήρη γ᾽ ὄντα σ᾽ ἐλπίζουσί που
μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος
τὰς τῶνδ᾽ ἀβούλους συμφορὰς κατοικτιεῖν.
φέρ᾽ ἀντίθες γάρ· τούσδε τ᾽ ἐς γαῖαν παρεὶς
ἡμᾶς τ᾽ ἐάσας ἐξάγειν, τί κερδανεῖς;
τὰ μὲν παρ᾽ ἡμῶν τοιάδ᾽ ἔστι σοι λαβεῖν,
Ἄργους τοσήνδε χεῖρα τήν τ᾽ Εὐρυσθέως
ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει.
ἢν δ᾽ ἐς λόγους τε καὶ τὰ τῶνδ᾽ οἰκτίσματα
βλέψας πεπανθῇς, ἐς πάλην καθίσταται
δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν
δόξῃς ἀγῶνα τόνδ᾽ ἄτερ χαλυβδικοῦ.
τί δῆτα φήσεις, ποῖα πεδί᾽ ἀφαιρεθείς,
τί ῥυσιασθεὶς πόλεμον Ἀργείοις ἔχειν;

138 ὁμαρτῇ *l*, ἁμαρτῇ *LP* 140 τούσδε *p*, τούτους γε *LP* | ἔχων] χθονός olim Kirchhoff, ἑλών Kayser 143 κατ᾽ αὐτῶν] Elmsley, καθ᾽ αὐτῶν *LP* | ἀστοὶ κατ᾽ ἀστῶν Nauck 145 sq. τοῖσιν αὐτοῖς τοῖσδ᾽ ἵν᾽ . . οὐδεὶς] scripsi, τοῖσι δ᾽ αὐτοῖς τοῖσιν . . κοὐδεὶς *LP* 147 ἤ] Jacobs, εἴ *LP*, ἦ Reiske | ἐς σὲ] ἐν σοὶ Hartung 148 ἢ] Jacobs, εἰς *LP* 149 ῥίπτοντες] Elmsley, ῥιπτοῦντες *LP* 152 τὰς σφῶν Kirchhoff | ἀβούλους] ἀβούλως Kirchhoff, ἄβουλον Nauck | κατοικτιεῖν] Elmsley (κατοικτίσειν corr. apogr. Paris.), κατοικτίσεις *LP* 153 τ᾽] Reiske, γ᾽ *LP* 158 λόγους] γόους F. Gu. Schmidt 159 ἐπανθῇς *P*, πεπανθῇς *p* | πάλιν *LP*, πάλην *p* 161 δόξῃς] Barnes, δόξης *LP* | δόξῃς ἀγῶνα τόνδ᾽] ἔγχους ἀγῶνα τόνδ᾽ Valckenaer, δόξῃς ἀγῶνος τούσδ᾽ Dobree, fort. ἀγῶνος ἆθλον τόνδ᾽ | χαλυβδικοῦ] Barnes, χαλυβικοῦ *LP* 163 τί ῥυσιασθεὶς] Kirchhoff, τιρυνθίοις θῆς *LP*

ποίοις δ' ἀμύνων συμμάχοις, τίνος δ' ὕπερ
θάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγον
κτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος εἵνεκα
τύμβου τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,
παίδων τε τῶνδ' ἐς ἄντλον ἐμβήσῃ πόδα.
ἐρεῖς τὸ λῷστον ἐλπίδ' εὑρήσειν μόνον.
καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές·
κακῶς γὰρ Ἀργείοισιν οἵδ' ὡπλισμένοι
μάχοιντ' ἂν ἡβήσαντες, εἴ τι τοῦτό σε
ψυχὴν ἐπαίρει, χοὖν μέσῳ πολὺς χρόνος,
ἐν ᾧ διεργασθεῖτ' ἄν. ἀλλ' ἐμοὶ πιθοῦ·
δοὺς μηδέν, ἀλλὰ τἄμ' ἐῶν ἄγειν ἐμὲ
κτῆσαι Μυκήνας, μηδ' ὅπερ φιλεῖτε δρᾶν
πάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν
φίλους ἑλέσθαι, τοὺς κακίονας λάβῃς.

ΧΟ. *τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,*
πρὶν ἂν παρ' ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς;

ΙΟ. *ἄναξ, ὑπάρχει μὲν τόδ' ἐν τῇ σῇ χθονί,*
εἰπεῖν ἀκοῦσαί τ' ἐν μέρει [πάρεστί μοι],
κοὐδείς μ' ἀπώσει πρόσθεν ὥσπερ ἄλλοθεν.
ἡμῖν δὲ καὶ τῷδ' οὐδέν ἐστιν ἐν μέσῳ·
ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθ' ἡμῖν ἔτι,
ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,
πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι
ὅδ' ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;
ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον
φεύγειν δικαιοῦθ' ὅστις ἂν τἄργος φύγῃ;
οὔκουν Ἀθήνας γ'· οὐ γὰρ Ἀργείων φόβῳ
τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.

165 ἢ *LP* 166 *οὕνεκα LP* 168 *τε* om. *LP*, add. *l* 169 *μόνον*] fort. *χρόνον* 171 *ὡπλισμένοις* Schenkl 172 *ἂν ἡβήσαντες*] Victorius, *ἀνηβήσαντες LP* | *εἴ τι*] Elmsley, *εἰ LP* 173 *χοὖν*] *χ' ὡὖν LP*, sed *χ' ω* in ras. scr. *l* (i. e. *καὶ οὖν* scripserat *L*) 178 *λάβῃς*] *λαβεῖν* Kirchhoff, praefert *παθὼν* 177 Schenkl 179 *ΧΟ.*] Elmsley, *ΔΗ. LP* | *κρίνειεν*] Aem. Portus, *κρίνοιεν LP* | *γνοίη*] *δοίη* Stob. fl. 46, 2 182 *πάρεστί μοι* varia lectio ad *ὑπάρχει μὲν* adscripta videtur, fort. *τοὺς ἐν δίκῃ* 184 *μέσῳ*] Valckenaer, *μέρει LP* 185 *οὐ μέτεσθ'*] Dobree, *οὐδὲν ἔσθ' LP* 188 *ὅδ'*] Tyrwhitt, *ὧδ' LP*. Versum delet Klinkenberg 190 *δικαιοῦτ' LP*, sed *τ'* in ras. scr. *l*, *δικαιοῦθ' p* | *φύγῃ*] Elmsley, *φύγοι LP* 191 *οὐ γὰρ*] H. Stephanus, *οὐκ ἄρ' LP*

οὐ γάρ τι Τραχὶς οὐδ᾽ Ἀχαιικὸν τάδε
πόλισμ᾽, ὅθεν σὺ τούσδε τῇ δίκῃ μὲν οὔ,
τὸ δ᾽ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,
ἤλαυνες ἱκέτας βωμίους καθημένους.
εἰ γὰρ τόδ᾽ ἔσται καὶ λόγους κρανοῦσι σούς,
οὔ φημ᾽ Ἀθήνας τάσδ᾽ ἐλευθέρας ἔτι.
ἀλλ᾽ οἶδ᾽ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν·
θνῄσκειν θελήσουσ᾽· ἡ γὰρ αἰσχύνη πάρος
τοῦ ζῆν παρ᾽ ἐσθλοῖς ἀνδράσιν νομίζεται.
πόλιν μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον
λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ
καὐτὸς βαρυνθεὶς οἶδ᾽ ἄγαν αἰνούμενος.
σοὶ δ᾽ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι
σῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.
Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως
Αἴθρα, πατὴρ δ᾽ ἐκ τῆσδε γεννᾶται σέθεν
Θησεύς. πάλιν δὲ τῶνδ᾽ ἄνειμί σοι γένος.
Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς,
κείνη δὲ Πέλοπος θυγατρός. αὐτανεψίων
πατὴρ ἂν εἴη σός τε χὠ τούτων γεγώς.
γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν·
ἃ δ᾽ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ
τῖσαι λέγω σοι παισί· φησὶ γάρ ποτε
σύμπλους γενέσθαι τῶνδ᾽ ὑπασπίζων πατὴρ
ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα,
Ἅιδου τ᾽ ἐρεμνῶν ἐξανήγαγεν μυχῶν
πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.
ὧν ἀντιδοῦναί σ᾽ οἵδ᾽ ἀπαιτοῦσιν χάριν,
[μήτ᾽ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν

193 *οὐδ᾽ Ἀχαιικὸν τάδε*] Cobet, *ἐστιν οὐδ᾽ ἀχαικὸν* (*ἀχαιικὸν lp*) *LP* 194 *πόλισμα L*, *πόλισμ᾽ l* 197 *κρανοῦσι*] Elmsley, *κρίνουσι LP* 198 *οὔ φημ᾽*] Kirchhoff et Herwerden, *οὐκ οἶδ᾽ LP* 199 *οἶδα γάρ τοι* Tournier 200 *πάρος* om. *LP*, add. Reiske. In *L λείπ(ει)* adscriptum erat, quo deleto in fine add. *βάρος l*, in *P ἡ* erasit et super rasuram scr. *ἐνδεῶς p* 201 *ἀνδράσι P*, *ν* add. *p* 203 *λίαν γ᾽ l* 204 *ἄγαν γ᾽ l* 205 *σοὶ L*, *σὺ P*, fort. *σὲ* 211 *θυγατρός*] *παιδός* Elmsley | *αὐτανεψίων*] Reisig, *αὐτανεψίω LP* 212 *χὠ*] Kirchhoff, *καὶ LP* 215 sq. *φησὶ . . πατὴρ*] Kirchhoff, *φημὶ . . πατρὶ LP* 218 *ἐρεμνῶν*] Barnes, *ἐρυμνῶν LP* | *ἐξανήγαγε LP*, *ν* add. *lp* 221 sq. delevit Pierson

τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός].
σοὶ γὰρ τόδ' αἰσχρόν, χωρὶς ἔν τε τῇ πόλει,
ἱκέτας ἀλήτας συγγενεῖς· οἴμοι κακῶν,
βλέψον πρὸς αὐτοὺς βλέψον· ἕλκεσθαι βίᾳ.
ἀλλ' ἄντομαί σε καὶ καταστέφω χεροῖν,
μὴ πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃς
τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβών,
γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος
πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ
ταῦτ' ἐστὶ κρείσσω πλὴν ὑπ' Ἀργείοις πεσεῖν.

ΧΟ. ᾤκτειρ' ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.
τὴν δ' εὐγένειαν τῆς τύχης νικωμένην
νῦν δὴ μάλιστ' ἐσεῖδον· οἵδε γὰρ πατρὸς
ἐσθλοῦ γεγῶτες δυστυχοῦσ' ἀναξίως.

ΔΗ. τρισσαί μ' ἀναγκάζουσι συννοίας ὁδοί,
Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι λόγους·
τὸ μὲν μέγιστον Ζεὺς ἐφ' οὗ σὺ βώμιος
θακεῖς νεοσσῶν τήνδ' ἔχων ὁμήγυριν,
τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς
πράσσειν παρ' ἡμῶν τούσδε πατρῴαν χάριν,
τό τ' αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·
εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ
ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν
οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δ' ὄκνῳ
ἱκέτας προδοῦναι· καὶ τόδ' ἀγχόνης πέλας.
ἀλλ' ὤφελες μὲν εὐτυχέστερος μολεῖν,
ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις
σὺν παισὶ βωμοῦ τοῦδ' ἀποσπάσει βίᾳ.
σὺ δ' Ἄργος ἐλθὼν ταῦτά τ' Εὐρυσθεῖ φράσον,

223—5 delet Dindorf 223 ἔν τε τῇ πόλει] Erfurdt, ἔν τε πόλει κακόν *LP* 224 κακῶς *LP*, κακῶν *l* 227 μὴ] Kirchhoff, καὶ *LP* 232 τῶνδε συμφοράς Elmsley (τάσδε συμφοράς corr. apogr. Paris.). 234 ἐσεῖδον hic *LP* 236 συννοίας] F. Gu. Schmidt, συμφορᾶς *LP* 237 λόγους] Kirchhoff, ξένους *LP* 238 βώμιος] H. Stephanus, βωμίους *LP* 239 ὁμήγυριν] Nauck, πανήγυριν *LP* 242 τὸ δ' *P* 243 συλλᾶσθαι *l* 245 Ἀργείων] Dobree, ἀργείοις *LP* | ὄκνῳ] Musgrave, ὀκνῶ *LP* 246 τόδ'] Elmsley, τάδ' *LP* 247 εὐτυχέστερος apogr. Paris., εὐτυχέστερον *LP* 249 ἀποσπάσει] Elmsley, ἀποσπάσῃ *LP*

πρὸς τοῖσδέ τ', εἴ τι τοισίδ' ἐγκαλεῖ ξένοις,
δίκης κυρήσειν· τούσδε δ' οὐκ ἄξεις ποτέ.
ΚΟ. οὐδ' ἦν δίκαιον ᾖ τε καὶ νικῶ λόγῳ;
ΔΗ. καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;
ΚΟ. οὐκ οὖν ἐμοὶ τόδ' αἰσχρόν, ἀλλὰ σοὶ βλάβος;
ΔΗ. ἐμοί γ', ἐάν σοι τούσδ' ἐφέλκεσθαι μεθῶ.
ΚΟ. σὺ δ' ἐξόριζε, κᾆτ' ἐκεῖθεν ἄξομεν.
ΔΗ. σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.
ΚΟ. δεῦρ', ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.
ΔΗ. ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.
ΚΟ. ταῦτ' οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.
ΔΗ. οὔκουν ἐγὼ τῶν ἐνθάδ' εἰμὶ κύριος;
ΚΟ. βλάπτων γ' ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς.
ΔΗ. βλάπτεσθ', ἐμοῦ γε μὴ μιαίνοντος θεούς.
ΚΟ. οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.
ΔΗ. κἀγὼ τοιοῦτος· τῶνδε δ' οὐ μεθήσομαι.
ΚΟ. ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.
ΔΗ. οὐκ ἆρ' ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.
ΚΟ. πειρώμενος δὴ τοῦτό γ' αὐτίκ' εἴσομαι.
ΔΗ. κλαίων ἄρ' ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς.
ΧΟ. μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.
ΔΗ. εἰ μή γ' ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.
ΧΟ. ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.
ΚΟ. στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.
ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν
πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με
μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τ' ἄναξ
αὐτὸς στρατηγῶν· Ἀλκάθου δ' ἐπ' ἐσχάτοις
καραδοκῶν τἀνθένδε τέρμασιν μένει.
λαμπρὸς δ' ἀκούσας σὴν ὕβριν φανήσεται

251 τοῖσδέ τ' εἴ] Musgrave, τοῖσδ' ἔτ' εἴ *LP* | τοῖσιδ' *LP*, δ in γ mut. *l* 252 κυρήσειν] Bothe, κυρήσειε *P*, κυρήσει* *L* | τούσδε] fort. ὧδε 253 οὐδ'] Nauck, οὐκ *LP* | τε] Heath, τι *LP* 255—271 personas lineolis notant *LP* 255 σοι corr. apogr. Paris., σὺ *LP* 255—60 sic disponit: 259. 60. 57. 58. 55. 56 Schenkl 256 fort. κἀμοί γ' 262 τῶν] Reiske, τῶν δ' *LP* 263 βλάπτων γ'] Elmsley, βλάπτων *LP* | ἢν] Matthiae, ἂν *LP* 270 κοὐκ *L*, sed οὐ in ras. scr. *l* 271 θένειν *LP* 272 κήρυξ *LP* 279 μένειν *LP*, μένει *l* 280 λαμπρὸς] λάβρος Herwerden

σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς·
μάτην γὰρ ἥβην ὧδέ γ' ἂν κεκτήμεθα
πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.
ΔΗ. φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικ' ἐγώ.
ἐνθένδε δ' οὐκ ἔμελλες αἰσχύνας ἐμὲ
ἄξειν βίᾳ τούσδ'· οὐ γὰρ Ἀργείων πόλιν
ὑπήκοον τήνδ' ἀλλ' ἐλευθέραν ἔχω.

ΧΟ. ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι
στρατὸν Ἀργείων·
μάλα δ' ὀξὺς Ἄρης ὁ Μυκηναίων,
ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτ' ἢ πρίν.
πᾶσι γὰρ οὗτος κήρυξι νόμος,
δὶς τόσα πυργοῦν τῶν γιγνομένων.
πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,
ὡς δείν' ἔπαθεν καὶ παρὰ μικρὸν
ψυχὴν ἦλθεν διακναῖσαι;

ΙΟ. οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας
ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι
γάμων τ' ἀπ' ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳ
κακαῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω,
τέκνοις ὄνειδος εἵνεχ' ἡδονῆς λιπεῖν.
τὸ δυστυχὲς γὰρ ηὑγένει' ἀμύνεται
τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν
ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους
καὶ ξυγγενεῖς τούσδ', οἳ τοσῆσδ' οἰκουμένης
Ἑλληνίδος γῆς τῶνδε προὔστησαν μόνοι.
δότ', ὦ τέκν', αὐτοῖς χεῖρα δεξιάν, δότε
ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.

282 ἥβην] ὕβριν *P* | κεκτήμεθα] Brunck, κεκτώμεθα *LP* 285 ἐνθένδ' οὐκ *P* et mut. in ἐνθένδε δ' οὐκ *L* 286 πόλιν] Elmsley, πόλει *LP* 293 γινομένων *LP* 294 βασιλεύσει *P* 295 sq. ἔπαθε et ἦλθε *LP*, ν add. *l* 297 παισὶ τοῦδε Stob. fl. 79, 3 et Orion. Eur. 9 p. 56, τοῦδε παισὶ cum *LP* Stob. 88, 7 299—301 delet J. Niejahr 299 γάμων] Musgrave, γαμεῖν *LP* 300 κακαῖς] scripsi, κακοῖς *LP* 301 οὕνεχ' *LP* 302 ηὑγένει' *L*, sed υ in ras. duarum literarum scr. *l* 304 εἷς *L*, εἰ *P* | εὕρομεν *LP* 305 ξυγγενεῖς] fort. ξυμμάχους | οἳ *L*, ἢ *P* 307 δότε ὦ *L*, δότ' ὦ *l* 308 παισί] fort. τοῖσδε

ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·
ἢν δ' οὖν ποθ' ὑμῖν νόστος ἐς πάτραν φανῇ
καὶ δώματ' οἰκήσητε καὶ τιμὰς πατρός,
σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,
καὶ μήποτ' ἐς γῆν ἐχθρὸν ἄρασθαι δόρυ
μεμνημένοι τῶνδ', ἀλλὰ φιλτάτην πόλιν
πασῶν σεβίζετ'. ἄξιοι δ' ὑμῖν σέβειν
οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν
ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,
πτωχοὺς ἀλήτας εἰσορῶντες· ἀλλ' ὅμως
οὐκ ἐξέδωκαν οὐδ' ἀπήλασαν χθονός.
ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω,
πολλῷ σ' ἐπαίνῳ Θησέως, ὦ τᾶν, πέλας
ὑψηλὸν ἀρῶ καὶ λέγων τάδ' εὐφρανῶ,
ὡς εὖ τ' ἐδέξω καὶ τέκνοισιν ἤρκεσας
τοῖς Ἡρακλείοις, εὐκλεὴς δ' ἀν' Ἑλλάδα
σῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς
οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρὸς
παύρων μετ' ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως
εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.

ΧΟ. ἀεί ποθ' ἥδε γαῖα τοῖς ἀμηχάνοις
σὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν.
τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων
ἤνεγκε, καὶ νῦν τόνδ' ἀγῶν' ὁρῶ πέλας.

ΔΗ. σοί τ' εὖ λέλεκται, καὶ τὰ τῶνδ' αὐχῶ, γέρον,
τοιαῦτ' ἔσεσθαι· μνημονεύσεται χάρις.
κἀγὼ μὲν ἀστῶν σύλλογον ποιήσομαι,
τάξας δ', ὅπως ἂν τὸν Μυκηναίων στρατὸν
πολλῇ δέχωμαι χειρί, πρῶτα μὲν σκοποὺς
πέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών·

310 ὑμῖν apogr. Paris., ἡμῖν *LP* | post 311 versum excidisse putat Elmsley 313 ἄρασθαι] scripsi, αἴρεσθαι *LP*. Cfr. 322. 504 314 μεμνημένοι] μέμνησθέ μοι Kirchhoff 315 σεβίζετ'] scripsi, νομίζετ' *LP* | ἄξιοι δ'] Elmsley (ἄξιοί γ' Aldina), ἄξιον *LP* 317 ὑπηλλάξαντο Pflugk 319 v. suspectus 320 θάνω] Brodeau, θάνης *LP* 321 τᾶν *p*, τὰν *LP* 322 ἀρῶ] Elmsley, αἴρω *LP* 323 ὡς δ' *P* 324 εὐκλεὴς] scripsi, εὐγενὴς *LP* 325 fort. πατρῷον 329 fort. αἰεί 336 τάξας] Kirchhoff, τάξω *LP* 337 δέχομαι *P*, corr. *p* 338 αὐτόν] ὅρια F. Gu. Schmidt | λάθῃ *L*, λάβῃ *P*, fort. φθάσῃ

ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·
μάντεις δ' ἀθροίσας θύσομαι. σὺ δ' ἐς δόμους
σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.
εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ,
μέριμναν ἕξουσ'. ἀλλ' ἴθ' ἐς δόμους, γέρον.

ΙΟ. οὐκ ἂν λίποιμι βωμόν, εὐξόμεσθα δὲ
ἱκέται μένοντες ἐνθάδ' εὖ πρᾶξαι πόλιν·
ὅταν δ' ἀγῶνος τοῦδ' ἀπαλλαχθῇ καλῶς,
ἴμεν πρὸς οἴκους. θεοῖσι δ' οὐ κακίοσι
χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ·
τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,
ἡμῶν δ' Ἀθάνα. φημὶ δ' εἰς εὐπραξίαν
καὶ τοῦθ' ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν·
νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.

ΧΟ. εἰ σὺ μέγ' αὐχεῖς, ἕτεροι — stroph.
σοῦ πλέον οὐ μέλονται,
ὦ ξεῖν' Ἀργόθεν ἐλθών·
μεγαληγορίαισι δ' ἐμὰς
φρένας οὐ φοβήσεις.
μήπω ταῖς μεγάλαισιν οὕτω
καὶ καλλιχόροις Ἀθάναις
εἴη. σὺ δ' ἄφρων ὅ τ' Ἄργει
Σθενέλου τύραννος·

ὃς πόλιν ἐλθὼν ἑτέραν — antistr.
οὐδὲν ἐλάσσον' Ἄργους,
θεῶν ἱκτῆρας ἀλάτας
καὶ ἐμᾶς χθονὸς ἀντομένους
ξένος ὢν βιαίως
ἕλκεις, οὐ βασιλεῦσι δείξας.

339 βοηδρομεῖν F. Gu. Schmidt 340 δ'] Lenting, τ' *LP* 344 εὐξόμεσθα] Cobet, ἑζόμεσθα *LP* | δὲ] Kirchhoff, δὴ *LP* 346 ἀπαλλαχθῇ *LP*, ἀπαλλαχθῇς *l* 347 κακίοσιν *l* 350 Ἀθάνα] Elmsley (ex Porsoni monitu), ἀθηνᾶ *LP* 352 v. suspectus 354 μέλλονται *P* 355 ὦ om. *LP*, add. Erfurdt | ἐλθών *LP*, ἐπελθών *l* 356 μεγαλαγορίαισι Dindorf | δέ γ' ἐμὰς *l* 358 μεγάλαισιν *P* et mutatum in μεγάλαις et iterum restitutum *L* 359 ἀθήναις *LP*, ἀθάναις *l* 365 ἀντομένους] Nauck, ἀντεχομένους *LP* 367 βασιλεῦσι δείξας] scripsi, βασιλεῦσιν εἴξας *LP*

οὐκ ἄλλο δίκαιον εἰπών.
ποῦ ταῦτα καλῶς ἂν εἴη
παρά γ' εὖ φρονοῦσιν;

εἰρήνα μὲν ἔμοιγ' ἀρέσκει·
σοὶ δ', ὦ κακόφρων ἄναξ,
λέγω· εἰ πόλιν ἥξεις,
οὐχ οὕτως ἃ δοκεῖς κυρήσεις.
οὐ σοὶ μόνῳ ἔγχος οὐδ'
ἰτέα κατάχαλκός ἐστιν.
ἀλλ' οὐ πολέμων ἐραστὰς
μή μοι δορὶ συνταράξεις
τὰν εὖ χαρίτων ἔχουσαν
πόλιν, ἀλλ' ἀνάσχου.

ΙΟ. ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων
ἥκεις; νέον τι πολεμίων λέξεις πέρι;
μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ;
οὐ γάρ τι μὴ ψεύσῃ σε κήρυκος λόγος·
ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρόσθεν ὢν
εἶσιν, σάφ' οἶδα, καὶ μάλ' οὐ σμικρὸν φρονῶν
ἐς τὰς Ἀθήνας. ἀλλά τοι φρονημάτων
ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερκόπων.

ΔΗΜΟΦΩΝ.

ἥκει στράτευμ' Ἀργεῖον Εὐρυσθεύς τ' ἄναξ·
ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών,
ὅστις στρατηγεῖν φησ' ἐπίστασθαι καλῶς,
οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.
πεδία μὲν οὖν γῆς ἐς τάδ' οὐκ ἐφῆκέ πω
στρατόν, λεπαίαν δ' ὀφρύην καθήμενος
σκοπεῖ· δόκησιν δὴ τόδ' ἂν λέγοιμί σοι·

371 ἔμοιγε *P* 372 σοὶ] Canter, σὺ *LP* | κακόφρων mut. in κακόφρον *L* 373 κεἰ Dindorf 379 εὖ χαρίτων] Elmsley, εὐχαρίστως *LP* 381 ὄμμασι *LP*, ν add. *l* 382 λέξεις] Kirchhoff, λέγεις *LP* 384 τι *L*, τοι *P* | σε] Elmsley, γε *LP* | λόγος] H. Stephanus, λόγους *LP* 385 πρόσθεν ὢν] Tyrwhitt, πρὸς θεῶν *LP* 386 εἶσιν] Elmsley, ἐστὶν *L*, ἔστιν *P* 386 μάλλ' *P* 387 τοι] scripsi, τῶν *LP* 388 ὑπερκόπων] F. Schroeder, ὑπερφρόνων *LP* 393 τάδ'] H. Stephanus, τόδ' *LP* 394 λεπαίαν] Stiblinus, λεπάραν cum scholio ὄνομα τόπου *LP*, fort. λεπαῖον 395 σκοπεῖν *P*

ποίᾳ προσάξει στρατόπεδον τέχνῃ δορὸς
ἐν ἀσφαλεῖ τε τῆσδ' ἱδρύσεται χθονός.
καὶ τἀμὰ μέντοι πάντ' ἄραρ' ἤδη καλῶς·
πόλις τ' ἐν ὅπλοις σφάγιά θ' ἡτοιμασμένα
ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,
θυηπολεῖται δ' ἄστυ μάντεων ὕπο,
τροπαῖά τ' ἐχθρῶν καὶ πόλει σωτήρια.
χρησμῶν δ' ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας
ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα
λόγια παλαιά, τῇδε γῇ [σωτήρια].
καὶ τῶν μὲν ἄλλων διάφορ' ἐστὶ θεσφάτοις
πόλλ'· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·
σφάξαι κελεύουσίν με παρθένον κόρῃ
Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς.
ἐγὼ δ' ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαν
τοσήνδ' ἐς ὑμᾶς· παῖδα δ' οὔτ' ἐμὴν κτενῶ
οὔτ' ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω
ἄκονθ'· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,
[ὅστις τὰ φίλτατ' ἐκ χερῶν δώσει τέκνα;]
καὶ νῦν πυκνὰς ἂν συστάσεις ἀστῶν ἴδοις,
τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις
ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμοῦ
κατηγορούντων· εἰ δὲ δὴ δράσω τόδε,
οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.
ταῦτ' οὖν ὅρα σὺ καὶ συνεξεύρισχ' ὅπως
αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,
κἀγὼ πολίταις μὴ διαβληθήσομαι.
οὐ γὰρ τυραννίδ' ὥστε βαρβάρων ἔχω·
ἀλλ', ἢν δίκαια δρῶ, δίκαια πείσομαι.

---

396 τέχνῃ] scripsi, τὰ νῦν *LP* 398 μέντοι *L*, μὲν *P* | ἄραρ' *LP*, ἄρηρ' *l* 399 σφάγι *P*, corr. *p* 402 τρόπαια *LP*. Versum ante 401 collocat Tyrwhitt, sed fort. recte delet 401 Klinkenberg 405 σωτήρια ex 402 repetitum, fort. κεχρυμμένα. Versum delet Wilamowitz 406 θεσφάτοις] Kirchhoff, θεσφάτων *LP* 407 πᾶσι apud Tricl. ad Soph. Ant. 174, Trach. 593, πάντων *LP* 408 κελεύουσι *LP*, ν add. *l* | κόρῃ] Barnes, κόρην *LP* 409 δήμητρος *LP*, δήμητρί γ' *l* 411 κτενῶ] Elmsley, κτανῶ *LP* 413 ἄκοντ' *LP* 414 delevi 415 πυκνὰς] Bothe, πικρὰς *LP* | ἀστῶν ἴδοις] Hartung, ἂν εἰσίδοις *LP* 416 ἦν] Schaefer, ἢ *LP* 417 ἐμοῦ] Elmsley, ἐμὴν *LP*

ΧΟ. ἀλλ' ἦ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸς
ξένοις ἀρήγειν τήνδε χρῄζουσαν πόλιν.
ΙΟ. ὦ τέκν', ἔοιγμεν ναυτίλοισιν, οἵτινες
χειμῶνος ἐκφυγόντες ἄγριον μένος
ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν
πνοαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.
οὕτω δὲ χἠμεῖς τῆσδ' ἀπωθούμεσθα γῆς
ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσωμένοι.
οἴμοι· τί δῆτ' ἔτερψας ὦ τάλαινά με
ἐλπὶς τότ', οὐ μέλλουσα διατελεῖν χάριν;
συγγνωτὰ γάρ τοι καὶ τὰ τοῦδ', εἰ μὴ θέλει
κτείνειν πολιτῶν παῖδας· αἰνέσας δ' ἔχω
[καὶ τἀνθάδ', εἰ θεοῖσι δὴ δοκεῖ τάδε
πράσσειν ἔμ'· οὔτοι σοί γ' ἀπόλλυται χάρις].
ὦ παῖδες, ὑμῖν δ' οὐκ ἔχω τί χρήσομαι.
ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;
ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;
ὀλούμεθ', ὦ τέκν', ἐκδοθησόμεσθα δή.
κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,
πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·
ὑμᾶς δὲ κλαίω καὶ κατοικτείρω, τέκνα,
καὶ τὴν γεραιὰν μητέρ' Ἀλκμήνην πατρός.
ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,
τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.
χρῆν χρῆν ἄρ' ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας
πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.
ἀλλ' οἶσθ' ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρ
πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας·
ἔμ' ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδ', ἄναξ,
καὶ μήτε κινδύνευε σωθήτω τέ μοι
τέκν'· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.

425 ἀλλ' ἦ] πάλαι Camper, ἦ που Kirchhoff, fort. καὶ μὴν 426 χρῄζουσιν Herwerden, fort. τοῖσδε χρῄζουσιν 427 ἔιγμεν Scaliger | ναυτίλλοισιν *LP* 430 πνοιαῖσιν *LP* 431 χ' ἡμεῖς *L*, sed χ' in ras. scr. *l* 432 σεσωσμένοι *LP* 433 ἔτρεψας *P* 435 συγγνωστὰ *LP* | τοῦδε μὴ *P*, corr. *p* | θέλει] Elmsley, θέλοι *LP* 437 sq. delevi 438 ἐμὲ *P* 443 κἀμοὶ H. Stephanus 447 τοῦ μακραίωνος βίου Nauck 449 ἐχθοῦ *P*, corr. *p* 450 καὶ κακῶς] fort. κἀδίκως 452 ἅπασα] H. Stephanus, ἅπασι *LP* 455 τέκνα *L*, τέκν' *l*

μάλιστα δ' Εὐρυσθεύς με βούλοιτ' ἂν λαβὼν
τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·
σκαιὸς γὰρ ἀνήρ. τοῖς σοφοῖς δ' εὐκτὸν σοφῷ
ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·
πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.
ΧΟ. ὦ πρέσβυ, μή νυν τήνδ' ἐπαιτιῶ πόλιν·
τάχ' ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλ' ὅμως κακὸν
γένοιτ' ὄνειδος ὡς ξένους προυδώκαμεν.
ΔΗ. γενναῖα μὲν τάδ' εἶπας, ἀλλ' ἀμήχανα.
οὐ σοῦ χατίζων δεῦρ' ἄναξ στρατηλατεῖ·
τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον
θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν.
δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,
νεανίαι τε καὶ πατρὸς μεμνημένοι
λύμης· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.
ἀλλ', εἴ τιν' ἄλλην οἶσθα καιριωτέραν
βουλήν, ἑτοίμαζ', ὡς ἔγωγ' ἀμήχανος
χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.

ΜΑΚΑΡΙΑ.

ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς
προσθῆτε· πρῶτον γὰρ τόδ' ἐξαιτήσομαι·
γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν
κάλλιστον εἴσω θ' ἥσυχον μένειν δόμων.
τῶν σῶν δ' ἀκούσασ', Ἰόλεως, στεναγμάτων
ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους.
ἀλλ' εἰμὶ γάρ πως πρόσφορος μέλει τ' ἐμοὶ
μάλιστ' ἀδελφῶν, τῶνδε κἀμαυτῆς πέρι
θέλω πυθέσθαι, μὴ 'πὶ τοῖς πάλαι κακοῖς
προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.
ΙΟ. ὦ παῖ, μάλιστα σ' οὐ νεωστὶ δὴ τέκνων
τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.

458 ἀνήρ *LP* 459 μὴ 'μαθεῖ *LP*, sed 'μ in ras. scr. l, μὴ ἀμαθεῖ p 460 τύχοι] Elmsley, τύχῃ *LP* 461 μὴ νῦν *LP* | τῶνδ' Valckenaer 462 ψευδὲς] Nauck, ψεῦδος *LP* 470 λύμης] Elmsley, λύμας *LP* 472 βολήν *P* 475 πρόσθητε *LP* 476 sq. delet R. Prinz 477 θ'] Elmsley, δ' *LP* 480 τ' ἐμοὶ] scripsi, δέ μοι *LP* 483 τοῦτο καὶ κατ' ἐρώτησιν ὀρθῶς ἔχει in marg. scr. *l*

ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος
πάλιν μεθέστηκ' αὖθις ἐς τἀμήχανον·
χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε,
οὐ ταῦρον οὐδὲ μόσχον, ἀλλὰ παρθένον
σφάξαι κόρῃ Δήμητρος ἥτις εὐγενής,
εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδ' εἶναι πόλιν.
ταῦτ' οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα
σφάξειν ὅδ' αὑτοῦ φησιν οὔτ' ἀστοῦ τινός.
[κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,
εἰ μή τι τούτων ἐξαμηχανήσομεν,
ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,
αὐτὸς δὲ σῶσαι τήνδε βούλεται χθόνα.]
ΜΑ. ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ;
ΙΟ. ἐν τῷδε, τἄλλα γ' εὐτυχῶς πεπραγότες.
ΜΑ. μή νυν τρέσῃς ἔτ' ἐχθρὸν Ἀργεῖον δόρυ·
ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,
θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ.
τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ
κίνδυνον ἡμῶν εἵνεκ' ἄρασθαι μέγαν,
αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,
παρόν σφε σῶσαι, φευξόμεσθα μὴ θανεῖν;
οὐ δῆτ', ἐπεί τοι καὶ γέλωτος ἄξια,
στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,
πατρὸς δ' ἐκείνου φύντας οὗ πεφύκαμεν
κακοὺς ὁρᾶσθαι· ποῦ τάδ' ἐν χρηστοῖς πρέπει;
κάλλιον, οἶμαι, τῆσδ', ἃ μὴ τύχοι ποτέ,
πόλεως ἁλούσης χεῖρας εἰς ἐχθρῶν πεσεῖν
κἄπειτ' ἄτιμα πατρὸς οὖσαν εὐγενοῦς

486 δρόμος] Jacobs, δόμος *LP* 490 κόρῃ Δήμητρος] Pierson, κελεύειν μητρὸς *LP* 491 χρὴ . . χρὴ] Hermann, χρῆν . . χρῆν *LP* 493 σφάξειν] Elmsley, σφάζειν *LP* | ἀστοῦ] scripsi, ἄλλου *LP*. Cfr. 412 494—7 delevit Nauck 494 κἀμοὶ λέγει *P*, κἀμοὶ δὲ λέγει *L* 495 μηχανὴν (μηχάνημ' Hartung) εὑρήσομεν Matthiae 496 εὑρίσκειν] fort. ἀλλάσσειν 498 κἀχόμεσθα] Elmsley, κεὐχόμεσθα *LP* 499 γ' *L*, δ' *P* 500 μὴ νῦν *L* | τρέσεις *P* | Ἀργείων Elmsley 504 εἵνεκ' ἄρασθαι] scripsi, οὕνεχ' αἱρεῖσθαι *LP*, οὕνεκ' αἵρεσθαι Elmsley 505 ἄλλοισι *L*, ἄλλοισιν *lP* 506 σφε σῶσαι] Nauck, σεσῶσθαι *LP* 511 ἃ] ὃ Lenting 512 ἐχρῶν *P* 513 κἄπειτ' ἄτιμα] Kirchhoff, κἄπειτα (δὲ) τινὰ *L*, κἄπειτα τινὰ mut. in κἄπειτα δεινὰ *P*

παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.
ἀλλ' ἐκπεσοῦσα τῆσδ' ἀλητεύσω χθονός,
κοὐκ αἰσχυνοῦμαι δῆτ', ἐὰν δή τις λέγῃ·
τί δεῦρ' ἀφίκεσθ' ἱκεσίοισι σὺν κλάδοις
αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός·
κακοὺς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.
ἀλλ' οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,
αὐτὴ δὲ σωθεῖσ', ἐλπίδ' εὖ πράξειν ἔχω·
πολλοὶ γὰρ ἤδη τῇδε προὔδοσαν φίλους.
τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτ' ἔχειν
ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;
οὔκουν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν
ἀναξίαν. ἄλλῃ δὲ καὶ πρέπει τινὶ
μᾶλλον τάδ', ἥτις μὴ 'πίσημος ὡς ἐγώ.
ἡγεῖσθ' ὅπου δεῖ σῶμα κατθανεῖν τόδε
καὶ στεμματοῦτε καὶ κατάρχεσθ', εἰ δοκεῖ·
νικᾶτε δ' ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα
ἑκοῦσα κοὐκ ἄκουσα· κἀξαγγέλλομαι
θνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.
εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσ' ἐγὼ
κάλλιστον ηὕρηκ', εὐκλεῶς λιπεῖν βίον.

ΧΟ. φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον
κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;
τούτων τίς ἂν λέξειε γενναίους λόγους
μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;

ΙΟ. ὦ τέκνον, οὐκ ἔστ' ἄλλοθεν τὸ σὸν κάρα,
ἀλλ' ἐξ ἐκείνου σπέρμα τῆς θείας φρενὸς
πέφυκας Ἡράκλειον· οὐδ' αἰσχύνομαι
τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δ' ἀλγύνομαι.
ἀλλ' ᾗ γένοιτ' ἂν ἐνδικωτέρως φράσω·
πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,

515—9 delet Czwalina, magis suspecti 520—4 515 ἀλητεύσω] H. Stephanus, ἀλητεύω L, ἀλητεύω P, ἀλϊτεύω p 518 ἔξιτ' ἐκ Herwerden 526 fort. κατ' ἀξίαν 528 δεῖ] fort. χρὴ 529 κατάρχεσθε ξίφει Mekler 531 κἀπαγγέλλομαι Madvig 533 τοῖς μὴ φιλοψυχοῦσί γε Madvig 534 εὕρηκ' *LP* 541 Ἡράκλειον] Hartung, ἡρακλῆος *LP*, Ἡράκλειος Elmsley | αἰσχύνομαι] fort. ἐπάχθομαι 543 ἐνδικώτερον Elmsley 544 fort. ἀδελφὰς δεῦρο χρὴ καλεῖν σέθεν

κᾆθ' ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ·
σὲ δ' οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.
ΜΑ. οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσ' ἐγώ·
χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον.
ἀλλ', εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι
χρῆσθαι προθύμῳ, τὴν ἐμὴν ψυχὴν ἐγὼ
δίδωμ' ἑκοῦσα τοῖσδ', ἀναγκασθεῖσα δ' οὔ.
ΙΟ. φεῦ·
ὅδ' αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος·
κἀκεῖνος ἦν ἄριστος, ἀλλ' ὑπερφέρεις
τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον.
οὐ μὴν κελεύω γ' οὐδ' ἀπεννέπω, τέκνον,
θνῄσκειν σ'· ἀδελφοὺς δ' ὠφελεῖς θανοῦσα σούς.
ΜΑ. σοφῶς φυλάσσῃ· μὴ τρέσῃς μιάσματος
τοὐμοῦ μετασχεῖν, ἀλλ' ἐλευθέρως θάνω.
ἕπου δέ, πρέσβυ· σῇ γὰρ ἐνθανεῖν χερὶ
θέλω· πέπλοις δὲ σῶμ' ἐμὸν κρύψον παρών·
ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμ' ἐγώ,
εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.
ΙΟ. οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ.
ΜΑ. σὺ δ' ἀλλὰ τοῦδε χρῇζε, μή μ' ἐν ἀρσένων,
ἀλλ' ἐν γυναικῶν χερσὶν ἐκπνεῦσαι βίον.
ΔΗ. ἔσται τάδ', ὦ τάλαινα παρθένων· ἐπεὶ
κἀμοὶ τόδ' αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,
πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας
καὶ τοῦ δικαίου· τλημονεστάτην δὲ σὲ
πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.
ἀλλ' εἴ τι βούλει τούσδε τὸν γέροντά τε,
χώρει προσειποῦσ' ὕστατον πρόσφθεγμα [μοι].
ΜΑ. ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι

549 *βούλοισθε LP, βούλεσθε l* 550 *προθύμῳ*] Barnes, *προθύμως LP* 551 *τῆσδ' P* 554 sq. *ὑπερφέρει τόλμης τε τόλμα καὶ λόγου χρηστοῦ λόγος* Elmsley 557 *θνῄσκειν σ'· ἀδελφοὺς δ'*] Reiske (*σ'*) et Barnes (*δ'*), *θνήσκειν γ' ἀδελφοὺς LP* 558. 564. 565 lineolis erasis personas praescripsit *l* 558 *φυλάσσῃ*] scripsi, *κελεύεις LP* 559 *ἐλευθερῶ σ' ἐγώ* A. Palmer 562 sq. versus suspecti 564 *σῷ lp, σὴν P, σ* L* 567 *ΔΗ.*] Heath, *ΙΟ. LP* 568 *κοσμεῖσθαι LP, κοσμῆσαι l* 570 *δέ σε L* 573 *ὕστατος P, ὕστατον p* | *πρόσφθεγμα δή* Elmsley, *προσφθεγμάτων* Hermann, *ὑστάτοις προσφθέγμασιν* Blomfield

τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφοὺς
ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.
πειρῶ δὲ σῶσαι καὶ θανεῖν πρόθυμος ὤν·
σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα.
ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου
διδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην.
ὑμεῖς δ', ἀδελφῶν ἡ παροῦσ' ὁμιλία,
εὐδαιμονοῖτε, καὶ γένοιθ' ὑμῖν ὅσων
ἡμὴ πάροιθε καρδία σφαγήσεται.
καὶ τὸν γέροντα τήν τ' ἔσω γραῖαν δόμων
τιμᾶτε πατρὸς μητέρ' Ἀλκμήνην ἐμοῦ
ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων
καὶ νόστος ὑμῖν εὑρεθῇ ποτ' ἐκ θεῶν,
μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών.
κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς
ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους.
τάδ' ἀντὶ παίδων ἐστί μοι κειμήλια
καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός·
εἴη γε μέντοι μηδέν. εἰ γὰρ ἕξομεν
κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,
οὐκ οἶδ' ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν
κακῶν μέγιστον φάρμακον νομίζεται.

ΙΟ. ἀλλ', ὦ μέγιστον ἐκπρέπουσ' εὐψυχίᾳ
πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη
καὶ ζῶσ' ὑφ' ἡμῶν καὶ θανοῦσ' ἔσῃ πολύ·
καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεάν,
ᾗ σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.
ὦ παῖδες, οἰχόμεσθα· λύεται μέλη
λύπῃ· λάβεσθε κεἰς ἕδραν μ' ἐρείσατε

576—80 delet Klinkenberg (certe 577—80 suspecti) 576 ἀρκέσουσι] H. Stephanus, ἀρέσκουσι *LP* 577 καὶ] Kirchhoff, μὴ *LP* 578 fort. παῖδές εἰσιν . . τεθραμμένοι 581 δ' *P*, τ' *L* | ὁμιλία] ὁμήγυρις Nauck 582 εὐδαιμονεῖτε *P* 583 πάροιθεν *l* 585 τιμᾶτε] Aem. Portus, τιμῶτε *LP* 588 σώτηραν *P*, etiam *L* ει ex η correxisse videtur 592 κάτω Stob. fl. 120, 6, κάτα *LP* 592 παρθενείας] in marg. inferiore adnotavit διὰ τὸ μέτρον *L* 594 οἱ κακούμενοι Kayser 596 κακὸν *P* 597 ἐκπρέπουσ' *LP*, ἐμπρέπουσ' *p* | εὐψυχίᾳ] Scaliger, εὐψυχίας *LP*, εὐψυχία *p* 601 κόρῃ Elmsley 602 λύεται] Milton, δύεται *LP*

αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα.
ὡς οὔτε τούτοις ἥδομαι πεπραγμένοις,
χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·
μείζων γὰρ ἄτη, συμφορὰ δὲ καὶ τάδε.

ΧΟ. οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον stroph.
ἄνδρα γενέσθαι,
οὐδὲ τὸν αὐτὸν ἀεὶ βεβάναι δόμον
εὐτυχίᾳ· παρὰ δ' ἄλλαν ἄλλα
μοῖρα διώκει·
τὸν μὲν ἀφ' ὑψηλῶν βραχὺν ᾤκισε,
τὸν δ' ἀτίταν εὐδαίμονα τεύχει.
μόρσιμα δ' οὔτι φυγεῖν θέμις,
οὐ σοφίᾳ τις ἀπώσεται·
ἀλλὰ μάταν ὁ πρόθυμος ἀεὶ πόνον ἕξει.

ἀλλὰ σὺ μὴ προπεσὼν τὰ θεῶν φέρε μηδ' ὑπεραλγει antistr.
φροντίδα λύπᾳ·
εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος
ἁ μελέα πρό τ' ἀδελφῶν καὶ γᾶς,
οὐδ' ἀκλεής νιν
δόξα πρὸς ἀνθρώπων ὑποδέξεται·
ἁ δ' ἀρετὰ βαίνει διὰ μόχθων.
ἄξια μὲν πατρός, ἄξια δ'
εὐγενίας τάδε γίγνεται·
εἰ δὲ σέβεις θανάτους ἀγαθῶν, μετέχω σοι.

ΘΕΡΑΠΩΝ.

ὦ τέκνα, χαίρετ'· Ἰόλεως δὲ ποῦ γέρων
μήτηρ τε πατρὸς τῆσδ' ἕδρας ἀποστατεῖ;
ΙΟ. πάρεσμεν, οἵα δή γ' ἐμοῦ παρουσία.
ΘΕ. τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμ' ἔχεις;

611 ἄλλαν] Seidler, ἄλλον *LP*, ἄλλον γ' *l* 613 ᾤκισεν *l*, ἔκτισε Cobet 614 ἀτίταν] Lobeck, ἀλήταν *LP*, ἀλίταν *l* 617 ἕξει γ' *l* 619 προπεσὼν] Kirchhoff, προσπεσὼν *LP*, superscr. πιτνῶν *l*, προπίτνων Elmsley | φέρε] Elmsley, ὕπερ *LP* 622 πρό τ'] Barnes, πρὸς *L*, πρός τ' *P* | ἀδελφῶν *L*, sed ἀδε in ras. quinque vel sex literarum scr. *l* 627 εὐγενείας *LP*, εὐγενίας *l* | γίνεται *LP* 628 σέβεις σύ γε *l* 631 τε] Musgrave, δὲ *LP*. Versum delet Klinkenberg 632 ἐμοῦ] fort. ἐμὴ

ΙΟ. φροντίς τις ἦλθ' οἰκεῖος, ᾗ συνειχόμην.
ΘΕ. ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.
ΙΟ. γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.
ΘΕ. ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.
ΙΟ. τίς δ' εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;
ΘΕ. Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν;
ΙΟ. ὦ φίλταθ', ἧκεν ἆρα νῷν σωτὴρ βλάβης;
ΘΕ. μάλιστα· καὶ πρός γ' εὐτυχεῖς τὰ νῦν τάδε.
ΙΟ. ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,
ἔξελθ', ἄκουσον τοῦδε φιλτάτους λόγους.
πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων
ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.

ΑΛΚΜΗΝΗ.

τί χρῆμ' ἀυτῆς πᾶν τόδ' ἐπλήσθη στέγος;
Ἰόλαε, μῶν τίς σ' αὖ βιάζεται παρὼν
κῆρυξ ἀπ' Ἄργους; ἀσθενὴς μὲν ἥ γ' ἐμὴ
ῥώμη, τοσόνδε δ' εἰδέναι σε χρή, ξένε,
οὐκ ἔστ' ἄγειν σε τούσδ' ἐμοῦ ζώσης ποτέ.
ἦ τἄρ' ἐκείνου μὴ νομιζοίμην ἐγὼ
μήτηρ ἔτ'· εἰ δὲ τῶνδε προσθίξῃ χερί,
δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.
ΙΟ. θάρσει, γεραιά, μὴ τρέσῃς· οὐκ Ἀργόθεν
κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.
ΑΛ. τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;
ΙΟ. σὺ πρόσθε ναοῦ τοῦδ' ὅπως βαίης πέλας.
ΑΛ. οὐκ ᾖσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθ' ὅδε;
ΙΟ. ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.
ΑΛ. ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.
ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδα

634 ἦλθ'] Barnes, ἦλθεν *LP* | συνειχόμην] Elmsley, συνεσχόμην *LP* 635 ἔπαιρε νῦν *LP* 639 γινώσκεις *LP* 640 ἧκεν] Wolfg. Bauer, ἧκες *LP*, ἥκεις apogr. Paris. | νῷν σωτὴρ] Porson, σωτὴρ νῷν *LP* 643 τοῦδε] Elmsley, τούσδε *LP* 646 delet R. Prinz 648 κήρυξ *LP* 649 τοσόνδ' *LP*, τοσόνδε δ' *l* | σε χρή] Dobree, σ' ἐχρῆν *LP* 652 προσθίξῃ] Elmsley, προσθίξεις *LP* 655 κήρυξ *LP* | ἔχων λόγους Nauck 656 *ΑΛ.* pro lineola scr. *l* 657—95, 714—8, 733—40 personas lineolis notant *LP*, posita lineola etiam 678 et 696, omissa 665, ubi *p* addidit, et 685 657 sq. suspecti | σὺ] Brodeau, σὲ *LP* | ᾖσμεν] Hermann, ἴσμεν *LP* Ante 660 v. incipiens a verbis ὦ χαῖρε, πρέσβυ excidisse videtur

που̃ νυ̃ν ἄπεστι; τίς νιν εἶργε συμφορὰ
σὺν σοὶ φανέντα δευ̃ρ' ἐμὴν τέρψαι φρένα;
ΘΕ. στρατὸν καθίζει τάσσεταί θ' ὃν ἦλθ' ἔχων.
ΑΛ. τουὐ̃δ' οὐκέθ' ἡμι̃ν του̃ λόγου μέτεστι δή.
ΙΟ. μέτεστιν· ἡμω̃ν δ' ἔργον ἱστορει̃ν τάδε.
ΘΕ. τί δη̃τα βούλει τω̃ν πεπραγμένων μαθει̃ν;
ΙΟ. πόσον τι πλη̃θος συμμάχων πάρεστ' ἔχων;
ΘΕ. πολλούς· ἀριθμὸν δ' ἄλλον οὐκ ἔχω φράσαι.
ΙΟ. ἴσασιν, οἶμαι, ταυ̃τ' Ἀθηναίων πρόμοι.
ΘΕ. ἴσασι· καὶ δὴ λαιὸν ἕστηκεν κέρας.
ΙΟ. ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;
ΘΕ. καὶ δὴ παρη̃κται σφάγια τάξεων ἑκάς.
ΙΟ. πόσον τι δ' ἔστ' ἄπωθεν Ἀργει̃όν δόρυ;
ΘΕ. ὥστ' ἐξορα̃σθαι τὸν στρατηγὸν ἐμφανω̃ς.
ΙΟ. τί δρω̃ντα; μω̃ν τάσσοντα πολεμίων στίχας;
ΘΕ. ᾐκάζομεν ταυ̃τ'· οὐ γὰρ ἐξηκούομεν.
ἀλλ' εἶμ'· ἐρήμους δεσπότας τοὐμὸν μέρος
οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλει̃ν.
ΙΟ. κἄγωγε σὺν σοί· ταὐτὰ γάρ φροντίζομεν,
φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελει̃ν.
ΘΕ. ἥκιστα πρὸς σου̃ μω̃ρον ἠ̃ν εἰπει̃ν ἔπος.
ΙΟ. καὶ μὴ μετασχει̃ν γ' ἀλκίμου μάχης φίλοις. 683
ΘΕ. οὐκ ἔστιν, ὠ̃ τα̃ν, ἥ ποτ' ἠ̃ν ῥώμη σέθεν. 688
ΙΟ. ἀλλ' οὐ̃ν μαχου̃μαί γ' ἀριθμὸν οὐκ ἐλάσσοσι.
ΘΕ. σμικρὸν τὸ σὸν σήκωμα προστιθει̃ς φίλοις. 690
ΙΟ. τί δ' οὐ θένοιμι κἂν ἐγὼ δι' ἀσπίδος; 685
ΘΕ. θένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.
ΙΟ. οὐδεὶς ἔμ' ἐχθρω̃ν προσβλέπων ἀνέξεται. 687
ΘΕ. οὐκ ἔστ' ἐν ὄψει τραυ̃μα μὴ δρώσης χερός. 684

662 *οὔπω πάρεστι* Kirchhoff 663 *φανέντα*] fort. *μολόντα* 664 *στρατὸς* *LP*, *στρατὸν* *lp* 666 *μέτεστί γ'* Camper 670 *ἴσασι* *P*, corr. *p* 672 *ἐς* hic *LP*, *ἐπ'* Nauck 673 *τὰ σφάγια* *l* | *τάξων* *LP*, *τάξεων* *p* | *ἑκάς*] *πέλας* olim Dindorf, *πάρος* Hartung 677 *ἐξηκούομεν*] fort. *ἐξικνούμεθα* 680 *ταὐτὰ*] Aem. Portus, *ταυ̃τα* *LP* 681 *ὡς ἔοιγμεν*] *σὺν θεοι̃σιν* Vitelli 684—90 perverso ordine habent *LP*, nam 684 post 687 et ante 691 suum locum habet ac non ante 685 (versuum 684 et 688 sedem permutavit Musgrave) 685 *θένοιμι*] Pierson, *σθένοιμι* *LP* 686 *θένοις*] Pierson, *σθένοις* *LP* 688 fort. *ἔστ' ἔτ'* | *τὰν* *LP* 689 *μαχου̃μαί γ'* *LP*, *μαχου̃μ'* *l*, *μαχου̃νταί γ'* Madvig 690 *προστιθει̃ς* *L*, *προστιθεὶς* *P*, *προστίθης* *l*

ΙΟ. μή τοί μ' ἔρυκε δρᾶν παρεσκευασμένον.
ΘΕ. δρᾶν μὲν σύ γ' οὐχ οἷός τε, βούλεσθαι δ' ἴσως.
ΙΟ. ὥς μ' οὐ μενοῦντα τἄλλα σοι λέγειν πάρα.
ΘΕ. πῶς οὖν ὁπλίτης τευχέων ἄτερ φανῇ;
ΙΟ. ἔστ' ἐν δόμοισιν ἔνδον αἰχμάλωθ' ὅπλα
τοῖσδ', οἷσι χρησόμησθα κἀποδώσομεν
ζῶντες· θανόντας δ' οὐκ ἀπαιτήσει θεός.
ἀλλ' εἴσιθ' εἴσω κἀπὸ πασσάλων ἑλὼν
ἔνεγκ' ὁπλίτην κόσμον ὡς τάχιστά μοι.
αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,
τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.

ΧΟ. λῆμα μὲν οὔπω στόρνυσι χρόνος
τὸ σόν, ἀλλ' ἡβᾷ, σῶμα δὲ φροῦδον.
τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,
σμικρὰ δ' ὀνήσει πόλιν ἡμετέραν;
χρῆν γνωσιμαχεῖν τήνδ' ἡλικίαν,
τὰ δ' ἀμήχαν' ἐᾶν· οὐκ ἔστιν ὅπως
ἥβην κτήσῃ πάλιν αὖθις.

ΑΛ. τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν
λιπεῖν μ' ἔρημον σὺν τέκνοις ἐμοῖς;
ΙΟ. ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρὴ τούτων μέλειν.
ΑΛ. τί δ'; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;
ΙΟ. παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.
ΑΛ. ἢν δ' οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;
ΙΟ. οἵδ' οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.
ΑΛ. τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλ' ἔχω.
ΙΟ. καὶ Ζηνὶ τῶν σῶν, οἶδ' ἐγώ, μέλει πόνων.
ΑΛ. φεῦ·
Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·
εἰ δ' ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.

693 ὥς μ' οὐ] Kirchhoff, ὡς μὴ *LP* | μενοῦντα *LP*, μενοῦντος *l* 694 ὁπλίτης] Elmsley, ὁπλίταις *LP* 696 τοῖσδ' οὖσι *LP*, τοῖσδ' οἷσι *l* 700 γίνεται *LP* 704 μὲν *L* (compendio scr.), μὴ *P* 706 χρῆν] Elmsley, χρὴ *LP* | τήνδ'] Bothe, τὴν *LP*, σὴν Porson 710 τέκνοισι τοῖς ἐμοῖς ed. Aldina, τέκνοις ἐμοῖς, γέρον; Hartung 711 χρὴ] apogr. Paris., χρῆν *LP* 713 μελήσῃ *LP*, μελήσει λ | παισὶ] Canter, πᾶσι *LP*

ΘΕΡΑΠΩΝ.

ὅπλων μὲν ἤδη τήνδ' ὁρᾷς παντευχίαν,
φθάνοις δ' ἂν οὐκ ἂν τοῖσδε σὸν κρύπτων δέμας·
ὡς ἐγγὺς ἀγών, καὶ μάλιστ' Ἄρης στυγεῖ
μέλλοντας· εἰ δέ τευχέων φοβῇ βάρος,
νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν
κόσμῳ πυκάζου τῷδ'· ἐγὼ δ' οἴσω τέως.

ΙΟ. καλῶς ἔλεξας· ἀλλ' ἐμοὶ πρόχειρ' ἔχων
τεύχη κόμιζε, χειρὶ δ' ἔνθες ὀξύην,
λαιόν τ' ἔπαιρε πῆχυν, εὐθύνων πόδα.

ΘΕ. ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;

ΙΟ. ὄρνιθος εἵνεκ' ἀσφαλῶς πορευτέον.

ΘΕ. εἴθ' ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.

ΙΟ. ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.

ΘΕ. σύ τοι βραδύνεις, οὐκ ἐγώ, δοκῶν τι δρᾶν.

ΙΟ. οὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται;

ΘΕ. ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.

ΙΟ. οὐ ταῦτα λέξεις, ἡνίκ' ἂν λεύσσῃς μ' ἐκεῖ

ΘΕ. τί δρῶντα; βουλοίμην δ' ἂν εὐτυχοῦντά γε.

ΙΟ. δι' ἀσπίδος θείνοντα πολεμίων τινά.

ΘΕ. εἰ δή ποθ' ἥξομέν γε· τοῦτο γὰρ φόβος.

ΙΟ. φεῦ·
εἴθ', ὦ βραχίων, οἷον ἡβήσαντά σε
μεμνήμεθ' ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ
Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι
τοιοῦτος· οἷος ἂν τροπὴν Εὐρυσθέως
θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.
ἔστιν δ' ἐν ὄλβῳ, καὶ τόδ' οὐκ ὀρθῶς ἔχον,
εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ
τὸν εὐτυχοῦντα πάντ' ἐπίστασθαι καλῶς.

720 ὅπλω *P* 721 σὸν κρύπτων] Dobree, συγκρύπτων *Lp* | συγκρίπτων *P* 722 ἀγών *LP* 724 μὲν *L*, δὲ *P* 727 fort. ὀξύαν 728 λαόν ut vid. *P*, corr. *p* 730 οὕνεκ' *LP* 733 κοὐκ *l* | δοκῶν] Tyrwhitt, δοκῶ *LP* 735 δοκοῦντα] πονοῦντα Nauck, fort. ἐγκονοῦντα 736 οὐ] Reiske, σὺ *LP* | λεύσσεις *P* 737 γε *L*, σε *P* 738 θείνοντα] Elmsley, θένοντα *LP* 740 ὁ βραχίων *p* (ὦ ras. in ὁ correcto) 741 σὺν *LP* 743 οἷος] Barnes, οἷος *LP* 744 θείμην] Cobet, θείην *LP* 745 ἔχων *LP*, ἔχον *l*, ἐνόν F. Gu. Schmidt 747 ἐπίστασθαι χρεών Stob. fl. 92, 5

ΧΟ. γᾶ καὶ παννύχιος σελάνα stroph.
καὶ λαμπρόταται θεοῦ
φαεσίμβροτοι αὐγαί,
ἀγγελίαν μοι ἐνέγκατ',
ἰαχήσατε δ' οὐρανῷ
καὶ παρὰ θρόνον ἀρχέταν
γλαυκᾶς ἐν Ἀθάνας·
μέλλω τᾶς πατριώτιδος γᾶς,
μέλλω περὶ δαιμόνων,
ἱκέτας ὑποδεχθείς,
κίνδυνον πολιῷ τεμεῖν σιδάρῳ.

δεινὸν μὲν πόλιν ὡς Μυκήνας antistr.
εὐδαίμονα καὶ δορὸς
πολυαίνετον ἀλκᾷ
μῆνιν ἐμᾷ χθονὶ κεύθειν·
κακὸν δ', ὦ πόποι, εἰ ξένους
ἱκτῆρας παραδώσομεν
κελεύμασιν Ἄργους.
Ζεύς μοι σύμμαχος, οὐ φοβοῦμαι,
Ζεύς μοι χάριν ἐνδίκως
ἔχει· οὔποτε θνατῶν
ἥσσους εἴτ' ἐμοῦ φανοῦνται.

ἀλλ', ὦ πότνια, σὸν γὰρ οὖδας stroph.
γᾶς σὸν καὶ πόλις, ἇς σὺ μάτηρ
δέσποινά τε καὶ φύλαξ,
πόρευσον ἄλλᾳ τὸν οὐ δικαίως

750 *φαεσίβροτοι* LP, *φαεσιμβρότου* Musgrave 751 *ἐνέγκαιτ'* Hermann, *ἐνέγκοιτ'* Dindorf 754 *γλαυκᾶς . . Ἀθάνας*] Schaefer, *γλαυκᾷ . . Ἀθάνᾳ* LP | *ἐν*] Matthiae, *τ' ἐν* LP 755 sq. *μέλω . . μέλω* LP, *λ* add. *l*, *μέλλει . . μέλλει* Hermann 756 *περὶ δαιμόνων*] scripsi, *καὶ περὶ δόμων* LP, *περὶ τῶν δόμων* *l* 761 *πολυαίνετον*] Canter, *πολυαινέτου* LP 762 *ἐμᾷ*] Canter (*ἐμῇ* H. Stephanus), *ἐμὲ* LP 763 *πόποι*] scripsi, *πόλις* LP 764 *ἵκτορας* Musgrave 765 *κελεύμασιν Ἄργους*] Reiske, *καὶ λεύσιμον ἄργος* LP 769 *ἥσσους εἴτ' ἐμοῦ φανοῦνται* LP, *ἡσσονές ποτ' ἂν οὔτ' ἐμοῦ φανοῦνται* *l*, *εῖ* super *οὖν* scr. *p*, *ἥσσους δαίμονες ἔν γ' ἐμοὶ φανοῦνται* Herwerden, fort. *ἥσσους αἱ παλάμαι θεοῦ φανοῦνται* 771 fort. *γᾶς, σὴ* | *μ͡ηρ* LP 773 *ἄλλᾳ*] Canter, *ἀλλὰ* LP

τᾷδ' ἐπάγοντα δορυσσοῦν
στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾷ γ' ἀρετᾷ
δίκαιός εἰμ' ἐκπεσεῖν μελάθρων.

ἐπεί σοι πολύθυτος αἰεὶ antistr.
τιμὰ κραίνεται, οὐδὲ λάθει
μηνῶν φθινὰς ἁμέρα,
νέων τ' ἀοιδαὶ χορῶν τε μολπαί.
ἀνεμόεντι δ' ἐπ' ὄχθῳ
ὀλολύγματα παννυχίοις ὑπὸ παρ-
θένων ἰαχεῖ ποδῶν κρότοισι.

ΑΓΓΕΛΟΣ.

δέσποινα, μύθους σοί τε καλλίστους φέρω
κλύειν λέγειν τε τῷδε συντομωτάτους.
νικῶμεν ἐχθροὺς καὶ τροπαῖ' ἱδρύεται
παντευχίαν ἔχοντα πολεμίων σέθεν.
ΑΛ. *ὦ φίλταθ', ἥδε σ' ἡμέρα διήνυσεν*
ἠλευθερῶσθαι τοῖσδε τοῖς ἀγγέλμασιν.
μιᾶς δέ μ' οὔπω συμφορᾶς ἐλευθεροῖς·
φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.
ΑΓΓ. *ζῶσιν μέγιστόν γ' εὐκλεεῖς κατὰ στρατόν.*
ΑΛ. *ὁ μὲν γέρων οὖν ἔστιν Ἰόλεως ἔτι;*
ΑΓΓ. *μάλιστα, πράξας ἐκ θεῶν κάλλιστα δή.*
ΑΛ. *τί δ' ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο;*

774 *τᾷδ'*] Hervag. alt., *τάδ' LP* | *δορυσσοῦν*] Kirchhoff, *δορύσσοντα LP*, *δορύσοντα l* 777 *ἐπεί*] Bergk, *ἐπὶ LP*, *ἀλλ' ἐπὶ l* | *πολύθυστος* Dindorf, fort. *πολύλιστος* | *ἀεὶ LP*, *αἰεὶ l* 778 *λάθει L* (sic scr. ut facile *λεύθει* legas), *λεύθει P*, *λάθη p* 780 *νέων*] Barnes, *ναῶν LP*, *αω* in *εω* mutavit *l* | *χορῶν*] fort. *κορᾶν* 781 *δ' ἐπ' LP*, *δέ γ' ἐπ' l* 783 fort. *ἰάχει* | *κρότοισιν l* 784—883 *ΑΓΓ.*] Rassow, *ΘΕΡ. LP* 784 sq. *καλλίστους φέρω* | *κλύειν λέγειν τε τῷδε συντομωτάτους*] scripsi, *συντομωτάτους* | *κλύειν ἐμοί τε τῷδε καλλίστους φέρω LP*, *καλλίστους φέρω* | *κλύειν ἐμοί τε τῷδε συντομωτάτους* Kirchhoff (*κλύειν ἐμοί τε συντομωτάτους λέγειν* Hartung, *λέγειν τε τῷδε* etiam Jacobs coniecit) 786 *τρόπαι' LP* 788 *διήνυσεν*] Reiske, *διήλασεν LP* 789 *ἐλευθερῶσαι* mut. in *ἠλευθερῶσθαι L*, *ἐλευθερῶσαι P* 791 *θέλω*] *φιλῶ* F. Gu. Schmidt 792 *ζῶσι LP*, *ζῶσιν lp* 793. 795—7. 799 lineolae praefixae in *LP* 793 *οὖν ἔστιν Ἰόλεως ἔτι*] Elmsley (*οὖν* etiam Jacobs), *οὐκ ἔστιν ἰόλεως ὅδε LP* 794 *πράξας*] scripsi, *πράξας δ' LP*, *πράξας γ'* Elmsley | *κάλλιστα*] corr. apogr. Paris., *μάλιστα LP*

ΑΓΓ. νέος μεθέστηκ' ἐκ γέροντος αὖθις αὖ.
ΑΛ. θαυμάστ' ἔλεξας· ἀλλά σ' εὐτυχῆ φίλων
μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.
ΑΓΓ. εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε.
ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν
κατὰ στόμ' ἐκτείνοντες ἀντετάξαμεν,
ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα
ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.
κἄπειτ' ἔλεξεν· ὦ στρατήγ' ὃς Ἀργόθεν
ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν;
καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν
ἀνδρὸς στερήσας· ἀλλ' ἐμοὶ μόνος μόνῳ
μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν
τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ
τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες.
στρατὸς δ' ἐπῄνεσ', ἔς τ' ἀπαλλαγὰς πόνων
καλῶς λελέχθαι μῦθον ἔς τ' εὐψυχίαν.
ὃ δ' οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγον
οὔτ' αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν
ἐλθεῖν ἐτόλμησ' ἐγγὺς ἀλκίμου δορός,
ἀλλ' ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς
τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους.
Ὕλλος μὲν οὖν ἀπῴχετ' ἐς τάξιν πάλιν·
μάντεις δ', ἐπειδὴ μονομάχου δι' ἀσπίδος
διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,
ἔσφαζον, οὐκ ἔμελλον, ἀλλ' ἀφίεσαν
λαιμῶν βροτείων εὐθὺς οὔριον φόνον.
οἳ δ' ἅρματ' εἰσέβαινον, οἳ δ' ὑπ' ἀσπίδων
πλευραῖς ἔκρυπτον πλεύρ'· Ἀθηναίων δ' ἄναξ
στρατῷ παρήγγειλ' οἷα χρὴ τὸν εὐγενῆ·
ὦ ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶ
καὶ τῇ τεκούσῃ νῦν τιν' ἀρκέσαι χρεών.

799 εἷς μου] fort. σαφὴς | σημανεῖ] Elmsley, σημαίνει *LP* 801 fort. ἐκτείναντες | ἀντεταξάμεν *P*, quod in ἀντεταξάμην mut. *P* vel *p* 805 τί] Heath, ἐπὶ *L*, ἐπεὶ *P* | εἰάσαμεν] Elmsley, εἴα σὰ μὲν *LP* 808 μάχην] Reiske, μάχη *LP* 810 ἄφες] πάρες Nauck, fort. μέθες 813 λόγον] scripsi, λόγῳ *LP*, λόγων ed. Hervag. alt. 814 αὐτοῦ *LP* 824 πλευροῖς Elmsley, πτυχαῖς Herwerden, κύκλοις Wilamowitz 825 παρήγγειλ' *P*, παρήγγελλ' *L*

ὃ δ' αὖ τό τ' Ἄργος μὴ καταισχῦναι θέλειν
καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.
ἐπεὶ δ' ἐσήμην' ὄρθιον Τυρσηνικῇ
σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,
πόσον τιν' αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,
πόσον τινὰ στεναγμὸν εὐχωλήν θ' ὁμοῦ;
τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς
ἐρρήξαθ' ἡμᾶς· εἶτ' ἐχώρησαν πάλιν.
τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,
ἀνὴρ δ' ἐπ' ἀνδρὶ στὰς ἐκαρτέρει μάχῃ·
πολλοὶ δ' ἔπιπτον. ἦν δὲ δύο κελεύματα·
ὦ τὰς Ἀθήνας, ὦ τὸν Ἀργείων γύην
σπείροντες, οὐκ ἀρήξετ' αἰσχύνην πόλει;
μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων
ἐτρεψάμεσθ' Ἀργεῖον ἐς φυγὴν δόρυ.
κἀνταῦθ' ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον
ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν
Ἰόλαος ἀμβῆσαί νιν ἵππειον δίφρον.
λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέος
πώλοις ἐπεῖχε. τἀπὸ τοῦδ' ἤδη κλύων
λέγοιμ' ἂν ἄλλων, δεῦρο δ' αὐτὸς εἰσιδών.
Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον
δίας Ἀθάνας, ἅρμ' ἰδὼν Εὐρυσθέως,
ἠράσαθ' Ἥβῃ Ζηνί θ', ἡμέραν μίαν
νέος γενέσθαι κἀποτίσασθαι δίκην
ἐχθρούς. κλύειν δὴ θαύματος πέρα τόδε.
δισσὼ γὰρ ἀστέρ' ἱππικοῖς ἐπὶ ζυγοῖς
σταθέντ' ἔκρυψαν ἅρμα λυγαίῳ νέφει·
σὸν δὴ λέγουσι παῖδά γ' οἱ σοφώτεροι

828 ὃ δ' αὖ τό τ' Ἄργος] ed. Commeliniana prima, ὅδ' αὐτὸ τ' ἄργος *LP* | θέλειν] Reiske, θέλων *LP* 833 εὐχωλήν] Musgrave, οἰμωγήν *LP* 834 μὲν νῦν *LP* 836 ἀπαλλαχθεὶς *P* 837 ἐκαρτέρουν Hartung | μάχην Nauck 838 δύο κελεύ(σ)ματα] L. Dindorf, τοῦ κελεύσματος *LP* 839 Ἀργεῖον Fix 842 ἐτρεψάμεθ' *LP* 845 ἀμβῆσαι] scripsi, ἐμβῆσαι *LP* 847 τοῦδε δὴ Nauck 848 λέγοιμ' ἂν] Valckenaer, λέγοι μὲν *L*, λέγει μὲν *P* | ἄλλων] Elmsley, ἄλλος *LP* 851 θ' *p*, τε *LP* 853 πέρα τόδε] Naber, πάρεστί σοι *LP* 854 ἐπὶ] Reiske, ὑπὸ *LP* 856 σὸν δὴ λέγουσι τέκνον Heimsoeth, σὸν παῖδα δὴ λέγουσιν Cobet

Ἥβην θ᾽· ὃ δ᾽ ὄρφνης ἐκ δυσαιθρίου νέων
βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.
αἱρεῖ δ᾽ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως
τέτρωρον ἅρμα πρὸς πέτραις Σκειρωνίσι,
δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον
κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων
τὸν ὄλβιον πάροιθε· τῇ δὲ νῦν τύχῃ
βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,
τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν, πρὶν ἂν
θανόντ᾽ ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι.

ΧΟ. ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου
ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.

ΑΛ. ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ᾽ ἐπεσκέψω κακά,
χάριν δ᾽ ὅμως σοι τῶν πεπραγμένων ἔχω·
καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσ᾽ ἐγὼ
θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.
ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,
ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου
Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς
ὄψεσθε, κλήρους δ᾽ ἐμβατεύσετε χθονὸς
καὶ θεοῖς πατρῴοις θύσεθ᾽, ὧν ἀπειργμένοι
ξένοι πλανήτην εἴχετ᾽ ἄθλιον βίον.
ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε
Εὐρυσθέως ἐφείσαθ᾽ ὥστε μὴ κτανεῖν;
λέξον· παρ᾽ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,
ἐχθροὺς λαβόντα μὴ ἀποτίσασθαι δίκην.

ΑΓΓ. τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις
κρατοῦντα καὶ σῇ δεσποτούμενον χερί.
οὐ μὴν ἑκόντα γ᾽ αὐτόν, ἀλλὰ πρὸς βίαν
ἔζευξ᾽ ἀνάγκῃ· καὶ γὰρ οὐκ ἐβούλετο
ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.

857 ἐκ δυσαιθρίου] Musgrave, ἐκδὺς αἰθρίου *LP*   858 ἥβη τὸν mut. in ἡβητὴν *L*, ἥβη τὴν *P*   859 αἵρει *LP*, γρ. αἱρεῖ in marg. *L*, αἱρεῖ *p* | κλενὸς *P* | Ἰόλεως] Victorius, πόλεως *LP*   860 σκειρωνίσιν *l*, fort. Σκιρωνίσι   863 πάροιθεν *P*   865 μὴ ζηλοῦτε πρὶν Stob. fl. 105, 26   867 φόβον mut. in φόβου *L*, φόβου *P*   877 θύσετε *L*, θύσετ᾽ *lP*   884 κρατοῦντα] κρατοῦσα Reiske (κρατοῦσα τῇ σῇ Paley), ἁλόντα Heimsoeth, fort. ναύοντα. Cfr. Hes. ναύειν· ἱκετεύειν   886 fort. ἔζευξα δεσμοῖς

ἀλλ᾽, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι
ὃ πρῶτον εἶπας, ἡνίκ᾽ ἠρχόμην λόγου,
ἐλευθερώσειν μ᾽· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ
ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.

ΧΟ. ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια — stroph.
λωτοῦ χάρις ἐνὶ δαί,
ἡδεῖα δ᾽ εὔχαρις Ἀφροδίτα·
τερπνὸν δέ τι καὶ φίλων ἄρ᾽
εὐτυχίαν ἰδέσθαι
τῶν πάρος οὐ δοκούντων.
πολλὰ γὰρ τίκτει
Μοῖρα τελεσσιδώτειρ᾽
αἰών τε χρόνου παῖς.

ἔχεις ὁδόν τιν᾽, ὦ πόλις, δίκαιον· — antistr.
οὐ χρή ποτε τοῦτ᾽ ἀφελέσθαι,
τιμᾶν θεούς· ὁ δὲ μή σε φάσκων
ἐγγὺς μανιῶν ἐλαύνει,
δεικνυμένων ἐλέγχων
τῶνδ᾽· ἐπίσημα γάρ τοι
θεὸς παραγγέλλει,
τῶν ἀδίκων παραιρῶν
φρονήματ᾽ ἐς αἰεί.

ἔστιν ἐν οὐρανῷ βεβακὼς — stroph.
ὁ σὸς γόνος, ὦ γεραιά·
φεύγω λόγον ὡς τὸν Ἅιδα

888 μοι] Reiske, μου *LP* 890 ἐλευθερώσειν] Porson, ἐλευθέρωσον *LP* 892 ἡδὺ καὶ λίγεια M. Haupt 893 λοτοῦ *LP*, λωτοῦ *l* | ἐνὶ δαιτί Canter, ἐπὶ δαιτί Elmsley, ἐστ᾽ ἐπὶ δαιτί Rauchenstein, fort. ἐν θαλίαισιν 894 ἡδεῖα] Madvig, εἴη *LP* 895 ἄρ᾽ *LP* 899 τελεσσιδώτειρ᾽] Aldina, τελεσιδώτειρ᾽ *L* (sic scr. ut facile τελευσιδώτειρ᾽ legas), τελευσιδώτειρ᾽ ut vid. *P* 901 fort. δικαίαν 902 τοῦτ᾽] Rauchenstein, τοῦδ᾽ *LP*, circulo perducto videtur *l* potius τοῦ delere quam τόδ᾽ corrigere voluisse (τόδ᾽ apogr. Paris.) 903 δὲ om. *LP*, add. *l* 904 μανιᾶν Elmsley, fort. μανίας. Cfr. 924, Herc. 402 906 ἐπισήματα *LP*, ἐπίσημα *l* 909 φρονήματ᾽ ἐς] scripsi, φρονήματος *LP* | ἀεί *LP*, αἰεί *l* 911 ὁ σὸς] scripsi, θεὸς *LP*, τ super θεὸς scriptum i. e. τεὸς in apogr. Paris. 912 φεύγω] Elmsley, φεύγει *LP* | ἀίδα *LP*

δόμον κατέβα πυρὸς
δεινᾷ φλογὶ σῶμα δαισθείς·
Ἥβας τ' ἐρατὸν χροΐζει
λέχος χρυσέαν κατ' αὐλάν.
ὦ Ὑμέναιε, δισσοὺς
παῖδας Διὸς ἠξίωσας.

συμφέρεται τὰ πολλὰ πολλοῖς· antistr.
καὶ γὰρ πατρὶ τῶνδ' Ἀθάναν
λέγουσ' ἐπίκουρον εἶναι,
καὶ τούσδε θεᾶς πόλις
καὶ λαὸς ἔσωσε κείνας,
ἔσχεν δ' ὕβριν ἀνδρός, ᾧ θυ-
μὸς ἦν πρὸ δίκας βίαιος.
μήποτ' ἐμοὶ φρόνημα
ψυχά τ' ἀκόρεστος εἴη.

ΘΕΡΑΠΩΝ.

δέσποιν', ὁρᾷς μέν, ἀλλ' ὅμως εἰρήσεται,
Εὐρυσθέα σοι τόνδ' ἄγοντες ἥκομεν,
ἄελπτον ὄψιν τῷδέ τ' οὐχ ἧσσον τύχην·
οὐ γάρ ποτ' ηὔχει χεῖρας ἵξεσθαι σέθεν,
ὅτ' ἐκ Μυκηνῶν πολυπόνων σὺν ἀσπίσιν
ἔστειχε μεῖζον τῆς δίκης φρονῶν, πόλιν
πέρσων Ἀθάνας. ἀλλὰ τὴν ἐναντίαν
δαίμων ἔθηκε καὶ μετέστησεν τύχην.
Ὕλλος μὲν οὖν ὅ τ' ἐσθλὸς Ἰόλεως βρέτας
Διὸς τροπαίου καλλίνικον ἵστασαν·
ἐμοὶ δὲ πρὸς σὲ τόνδ' ἐπιστέλλουσ' ἄγειν,

913 fort. πυρᾶς 914 δεινὰ P 915 ἐρατὸν apogr. Paris., ἐραστὸν LP | χροΐζει L (sic scr. ut facile χροΐους legas), χροΐους P 918 παῖδα P 919 τὰ] fort. τε 923 ἔσωσ' ἐκείνας apogr. Paris. 924 ἔσχεν δ' ὕβριν] Heath, ἔσχε δ' ὕβρεις LP 925 βίαιος] Musgrave, βιαίως LP 928 ΘΕΡ.] Rassow, ΑΓΓ. Lp (om. P) | δέσποινα L, δέσποιν' lP 930 τῷδε] Canter, τῶνδε LP | τύχην] H. Stephanus, τυχεῖν LP 931 ποτ'] τότ' Lenting 932 πολυπόνῳ σὺν ἀσπίδι Hermann, fort. δοριπόνῳ σὺν ἀσπίδι. Cfr. Iph. A. 771 933 μεῖζον] Cobet, μείζω LP | δίκης P, sed δικ in ras. scr. p | πόλιν] Jacobs, πολύ LP 934 πέσων P, πέρσων p | Ἀθάνας] Nauck, ἀθήνας LP 935 μεθέστησεν P 937 ἵστασαν] Elmsley, ἔστασαν LP

τέρψαι θέλοντες σὴν φρέν᾽· ἐκ γὰρ εὐτυχοῦς
ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθ᾽ ὁρᾶν.
ΑΛ. ὦ μῖσος, ἥκεις; εἷλέ σ᾽ ἡ Δίκη χρόνῳ;
πρῶτον μὲν οὖν μοι δεῦρ᾽ ἐπίστρεψον κάρα
καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον
ἐχθρούς· κρατῇ γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.
ἐκεῖνος εἶ σύ· βούλομαι γὰρ εἰδέναι·
ὃς πολλὰ μὲν τὸν ὄνθ᾽ ὅπου ᾽στὶ νῦν ἐμὸν
παῖδ᾽ ἠξίωσας, ὦ πανοῦργ᾽, ἐφυβρίσαι;
τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι;
ὃς καὶ παρ᾽ Ἅιδην ζῶντά νιν κατήγαγες,
ὕδρας λέοντάς τ᾽ ἐξαπολλύναι λέγων
ἔπεμπες. ἄλλα δ᾽ οἷ᾽ ἐμηχανῶ κακὰ
σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.
κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,
ἀλλ᾽ ἐξ ἁπάσης κἀμὲ καὶ τέκν᾽ Ἑλλάδος
ἤλαυνες ἱκέτας δαιμόνων καθημένους,
τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.
ἀλλ᾽ ηὗρες ἄνδρας καὶ πόλισμ᾽ ἐλεύθερον,
οἵ σ᾽ οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς,
καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ
θνῄσκειν σὲ πολλὰ πήματ᾽ ἐξειργασμένον.
ΘΕΡ. οὐκ ἔστ᾽ ἀνυστὸν τόνδε σοι κατακτανεῖν.
ΑΛ. ἄλλως ἄρ᾽ αὐτὸν αἰχμάλωτον εἵλομεν. 962
ΘΕΡ. τότ᾽ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε. 970
ΑΛ. οὔκουν ἔτ᾽ ἐστὶν ἐν καλῷ δοῦναι δίκην. 971
[εἴργει δὲ δή τίς τόνδε μὴ θανεῖν νόμος;] 963
ΘΕΡ. τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.
ΑΛ. τί δὴ τόδ᾽; ἐχθροὺς τοισίδ᾽ οὐ καλὸν κτανεῖν;
ΘΕΡ. οὐχ ὅντιν᾽ ἄν γε ζῶνθ᾽ ἕλωσιν ἐν μάχῃ.

943 προβλέπειν P | ἐναντίον] Elmsley, ἐναντίους LP 947 fort. κακοῦργ᾽ 948 delet Nauck 949 Ἅιδην] Aldina, ἅδη LP 950 χὔδρας Dobree 950—2 suspecti 957 εὗρες LP 959 κερδανεῖς γε πολλὰ Rauchenstein, fort. κερδανεῖς γε ταῦτα vel potius κερδανεῖς γε πάντα | χρῆν] Reiske, χρὴ LP 961. 64. 66. 68 chori, 962. 65. 67 nuntii nota, 969—72 lineolae praefixae, 963 nota omissa in LP, pro nuntio Alcmenam substituit Barnes, pro choro nuntium Tyrwhitt. Cfr. 928 962 fort. εἵλετε 963 delevi versibus 970. 971 huc translatis

ΑΛ. καὶ ταῦτα δόξανθ' Ὕλλος ἐξηνέσχετο;
ΘΕΡ. χρῆν γ' αὐτόν, οἶμαι, τῇδ' ἀπιστῆσαι χθονί.
ΑΛ. χρὴ τόνδε μὴ ζῆν μηδ' ὁρᾶν φάος τόδε.
ΘΕΡ. οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.
ΑΛ. ἔγωγε· καίτοι φημὶ κἄμ' εἶναί τινα.
ΘΕΡ. πολλὴν ἄρ' ἕξεις μέμψιν, εἰ δράσεις τόδε.
ΑΛ. φιλῶ πόλιν τήνδ'· οὐδὲν ἀντιλεκτέον.
τοῦτον δ', ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,
οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.
πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέλῃ
καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ
λέξει· τὸ δ' ἔργον τοῦτ' ἐμοὶ πεπράξεται.
ΧΟ. δεινόν τι καὶ συγγνωτόν, ὦ γύναι, σ' ἔχει
νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.
ΕΥ. γύναι, σάφ' ἴσθι μή με θωπεύσοντά σε,
μηδ' ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι
λέξονθ' ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα.
ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδ' ἠράμην·
ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,
τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει.
ἀλλ' εἴτ' ἔχρῃζον εἴτε μή· θεὸς γὰρ ἦν·
Ἥρα με κάμνειν τήνδ' ἔθηκε τὴν νόσον.
ἐπεὶ δ' ἐκείνῳ δυσμένειαν ἠράμην
κἄγνων ἀγῶνα τόνδ' ἀγωνιούμενος,
πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην
καὶ πόλλ' ἔτικτον νυκτὶ συνθακῶν ἀεὶ
ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς
ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ,
εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλ' ἐτητύμως
ἄνδρ' ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν

967 δόξαντα *L*, δόξαντ' *lP* 968 γ'] Kirchhoff, δ' *LP*, χρῆν αὐτόν Bothe 969 χρὴ] scripsi, χρῆν *LP* | ζεῖν *P*, corr. *p* | φάος τόδε] Barnes, φάος ἔτι *LP* 973 καίτοι φημὶ κἄμ' εἶναι] Tyrwhitt, καὶ τί φημὶ κἂν μεῖναι *LP* 974 πολλὴν ὑφέξεις Nauck 981 συγγνωστόν *Lp*, συγνωστόν *P* 982 νεῖκος] fort. ἔχθος | γινώσκω *LP* 983 θωπεύσοντα *lp*, θωπεύσαντα ut vid. *LP* 985 λέξοντα *L*, λέξοντ' *l*, λέγοντ' *P* | ὄφλειν *LP* 988 Ἡρακλέει] Elmsley, ἡρακλεῖ *LP* 990 Ἥρα] ἥτις Hartman 992 καὶ ἔγνων *L*, κἄγνων *lP* 993 ἐγινόμην *LP*

ἀκούσεταί γε χρηστὰ χρηστὸς ὢν ἀνήρ.
κείνου δ᾽ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μ᾽ ἄρα
μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα
ἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον,
κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;
τοιαῦτα δρῶντι τἄμ᾽ ἐγίγνετ᾽ ἀσφαλῆ.
οὔκουν σύ γ᾽ ἂν λαχοῦσα τὰς ἐμὰς τύχας
ἐχθροῦ λέοντος δυσμενῆ βλαστήματα
ἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνως
εἴασας οἰκεῖν Ἄργος; οὔτιν᾽ ἂν πίθοις.
νῦν οὖν ἐπειδή μ᾽ οὐ διώλεσαν τότε
πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις
οὐχ ἁγνός εἰμι τῷ κτανόντι κατθανών·
πόλις τ᾽ ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν
μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.
ἅ γ᾽ εἶπας ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴ
τὸν προστρόπαιον τόν τε γενναῖον καλεῖν.
οὕτω γε μέντοι τἄμ᾽ ἔχει· θανεῖν μὲν οὐ
χρῄζω, λιπὼν δ᾽ ἂν οὐδὲν ἀχθοίμην βίον.
ΧΟ. παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,
τὸν ἄνδρ᾽ ἀφεῖναι τόνδ᾽, ἐπεὶ δοκεῖ πόλει.
ΑΛ. τί δ᾽, ἢν θάνῃ τε καὶ πόλει πιθώμεθα;
ΧΟ. τὰ λῷστ᾽ ἂν εἴη· πῶς τάδ᾽ οὖν γενήσεται;
ΑΛ. ἐγὼ διδάξω ῥᾳδίως· κτανοῦσα γὰρ
τόνδ᾽ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων
δώσω· τὸ γὰρ σῶμ᾽ οὐκ ἀπιστήσω χθονί,
οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.

999 γε χρηστὰ] Mekler, γ᾽ ἐσθλὰ *LP* 1002 fort. πατρῷον | post πέτρον in marg. adscriptum eodem atramento, sed alia ut videtur manu παρά in *L* 1004 τἄμ᾽ ἐγίγνετ᾽] Musgrave, τἀμὰ γίγνετ᾽ (γίνετ᾽ *G*) *LG* 1005 ἂν λαχοῦσα] scripsi, ἀναλαβοῦσα *LG* (ἂν λαβοῦσα Reiske) 1006 δυσμενῆ] H. Stephanus, δυσγενῆ *LG* 1009 μ᾽ οὐ *L*, μου *G* 1012 sq. τὸν θεῶν θεσμὸν τίουσα . . ἔχθρας πάρος Nauck 1014 ἅ γ᾽] Hermann, πρὸς ἃ mut. in πρὸς ἅ γ᾽ *L*, πρὸς ἅ γ᾽ *G*, fort. ὅσ᾽ | δὲ χρὴ] σε χρὴ Hartung, fort. πάρα 1015 τόν τε γενναῖον] fort. οὐ παλαμναῖον | κτανεῖν Hartung 1016 ἔχει] Aldina, ἔχεις *LG* 1018 ad χορ. adscriptum eodem atramento sed alia manu ἢ ἀγγ. in *L* | περαινέσαι *G* 1020 ἢν . . πιθώμεθα] Elmsley, ἂν . . πειθώμεθα *LG* 1024 ἀποστερῶ χθόνα Hartung 1025 αὐτὸς δὲ M. Haupt

ΕΥ. κτεῖν', οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν,
ἐπεί μ' ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν,
χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι,
ὃς ὠφελήσει μείζον' ἢ δοκεῖ χρόνῳ.
θανόντα γάρ με θάψαθ' οὗ 'στι μόρσιμον,
δίας πάροιθε παρθένου Παλληνίδος·
χὐμῖν μὲν εὔνους καὶ πόλει σωτήριος
μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,
τοῖς τῶνδε δ' ἐκγόνοισι πολεμιώτατος,
ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶ
χάριν προδόντες τήνδε· τοιούτων ξένων
προύστητε. πῶς οὖν ταῦτ' ἐγὼ πεπυσμένος
δεῦρ' ἦλθον, ἀλλ' οὐ χρησμὸν ἠρόμην θεοῦ;
Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ
κοὐκ ἂν προδοῦναί μ'. ἀλλὰ μήτε μοι χοὰς
μήθ' αἷμ' ἐάσητ' εἰς ἐμὸν στάξαι τάφον.
κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδ' ἐγὼ
δώσω· διπλοῦν δὲ κέρδος ἕξετ' ἐξ ἐμοῦ,
ὑμᾶς τ' ὀνήσω τούσδε τε βλάψω θανών.
ΑΛ. τί δῆτα μέλλετ', εἰ πόλει σωτηρίαν
κατεργάσασθαι τοῖσί τ' ἐξ ὑμῶν χρεών,
[κτείνειν τὸν ἄνδρα τόνδ', ἀκούοντες τάδε;]
δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην·
ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών.
κομίζετ' αὐτόν, δμῶες, εἶτα χρὴ κυσὶν
δοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσῃς ὅπως
αὖθις πατρῴας ζῶν ἔμ' ἐκβαλεῖς χθονός.
ΧΟ. ταὐτὰ δοκεῖ μοι. στείχετ', ὀπαδοί.
τὰ γὰρ ἐξ ἡμῶν
καθαρῶς ἔσται βασιλεῦσιν.

1026 δὲ πτόλιν] Elmsley, δὴ πόλιν *LG* 1029 δοκεῖ] scripsi, δοκεῖν *LG* 1030 θάψαθ'] Dobree, θάψετ' *LG* | οὗ 'στι] Kirchhoff, οὗ τὸ *LG* 1032 χὐμῖν] Kirchhoff, καὶ σοὶ *LG* 1033 ἀεὶ *LG* 1038 ἠρόμην] ᾐδούμην Musgrave, ᾐζόμην Cobet, fort. ἀλλ' οὐ τοῦτ' ἐπηρόμην 1039 νομίζων] Barnes, νομίζω *LG* 1041 ἐάσητ'] Reiske, ἐάσῃς *LG* | τάφον] Heath, τόπον *LG* 1045 μέλετ' *G*, corr. *g* 1046 ὑμῶν apogr. Paris., ἡμῶν *LG* 1047 delevi ut incommodum ante v. proximum 1049 ἁνήρ] Elmsley, ἀνήρ *LG* 1050—2 suspecti (verba δμῶες . . κτανόντας delet F. Gu. Schmidt). Cfr. 1024 1053 ταὐτὰ] Heath, ταῦτα *LG*. Subscripserunt εὐριπίδου ἡρακλεῖδαι *lG*.

APPENDIX

conjecturas minus probabiles continens.

In argumento lin. 9 κόρῃ Δήμητρος vel Κόρῃ καὶ Δήμητρι requirit Vonhoff, lin. 14 post ὥρμησαν lacunam significat Kirchhoff. In personarum indice post Δημοφῶν olim addebat ΑΚΑΜΑΣ κωφὸν πρόσωπον (cl. v. 119) Nauck

V. 2 ἀνήρ] ἄρος Schenkl. Post 2 versum deesse (πρόθυμος, εὐέντευκτος, οὐ κέρδη βλέπων) putat Reiske 3 ἀνημμένον Earle 4 πόλει 'στ' Naber 4 sq. πόλει τ' ἄχρηστος· οἶδα δ' οὐ λόγῳ μαθών, ceteris deletis, Gitlbauer 5 quem omittit Stobaeus, delet Klinkenberg | ἀρεστός F. Gu. Schmidt 6—10 πόνων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει· νῦν δὴ τὰ κείνου τέκν' ἔχω πτεροῖς ὕπο, ceteris deletis, Gitlbauer 7 ἡσύχῳ Blomfield 8 πλεῖστον Naber | ἀνὴρ σὺν Ἡρακλεῖ olim Nauck

11 sq. delet Gitlbauer 14 ἐξέδραν μιν Scaliger | πόλις] fort. πάτρα (πατρὶς) 14 sq. verba καὶ . . ἐσώθη delet Gitlbauer 16 ἐξορισθέντες Barnes, ἐξορίνοντες F. Bruell, fort. ἐξαμείβοντες. Versum delet Gitlbauer 19 ὅπῃ apogr. Paris., ὅποι Elmsley

20—22, 24, 27, 32—7 delet Gitlbauer 21 πόλιν] πάλιν Reiske | φίλοις olim Elmsley 21 sq. φίλων ἔχθραν γενέσθαι Aldina, φιλεῖν ἔχθραν τε θέσθαι Musgrave, φίλῳ ἔχθραν γε θέσθαι Lenting | πόλιν προτείνων χαὐτὸν εὐτυχοῦνθ' ἅμα, ceteris deletis, Klinkenberg | φίλοις, deleto v. 22, Wa. Schmidt

31 sq. et 34—7 delet Klinkenberg 35 et 36 permutat Wilamowitz 37 ὄντος Dobree | τέρμονα Reiske, τλήμονες Nauck 38 τήνδ' . . ὁδόν H. Stephanus, etiam τούσδ' ἀφικόμεσθα νῦν (vel δή) Kirchhoff, τῶνδ' ἀφικόμεσθα δή J. Theis, τοῖσδ' ἀφικόμεσθ' ὁμοῦ Schenkl, τῶνδ' . . ὅρων Wolfg. Bauer, τῶνδ' ἀφικόμην μέτα vel τούσδ' ἀφικόμεσθα γῆς olim coniciebam, τόνδ' ἐφ' ἱκόμεθα τόπον F. Gu. Schmidt 39 delet H. Hirzel

40 τοῖσδ' ἄγαν κάμνων κόροις F. Gu. Schmidt | καλχαίνω H. Stephanus 41 sq. ἡ δ' αὖ τὸ θῆλυ γένος ὑπηγκαλισμένη, ceteris deletis, Gitlbauer 44 κἀπιβώμιον στένειν Musgrave, κἀπιβωμίους ἄγειν Erfurdt, κἀπιβωμίους ἔχειν (vel λαβεῖν) Hartung 45 γόνος Musgrave, μένος Gitlbauer 45—47 et 52—54 delet, versum 51 (πάσης δ' ἀλῆται) ante 38 transponens et post 38 lacunam statuens, quam sequantur v. 33. 40 sqq., Klinkenberg 46 ὅπῃ Aldina, ὅποι Elmsley | ζητοῦσιν οὗ Gitlbauer 48 sq. verba τέκνα δεῦρο . . πέπλων et v. 50 sq., 53 sq. delet Gitlbauer

51 fort. ἀποστερούμενοι 53 πολλά μοι Reiske 55 sqq. *ΚΟ.*]

ΚΗΡΥΞ Hartung 56 *καλῶς φρονῶν* Aldina. Versum delet Gitlbauer (fort. recte, si in v. 55 *οὔ που* scribitur), idem eicit 60, 62, 66—68, 74

64 *γ' ἔμ'* Reisig | *σύ μ', οὔτε* Blomfield 65 *σύ, μάντις θέσφατ' εἰ καλὸς τάδ' εἶ* F. Gu. Schmidt | *μάντις δ' ἴσθ' ἄρ' οὐ καλὸς τάδ' ὤν* Reiske, *μάντις δ' ἴσθ' ἂν οὐ καλῶς τάδ' ὤν* Vitelli | *ἦσθας* Nauck 68 *ἄξω κομίζων* Elmsley, mallem *ἥξω κομίζων* 69 *τάσδ'* Hartung

72 post 77 collocat Elmsley 73 *ἔα ἔα βοὴ τίς ἥδε βωμοῦ πέλας* Hermann, *ἔα· τίς βοὴ βωμοῦ πέλας* Hartung 76 *κεχυμένον* vel *κείμενον* Reiske | *κεκλιμένον· τάλας* Nauck 78 *ὅδε ξενοῖ με*, deleto v. 79, Gitlbauer

81 *λεών* Hartung 81 sq. *πέραν ἐναλίῳ* J. H. H. Schmidt 83 *κατίσχετ'* Elmsley | *κατέσχετε λιπόντες* Reisig 84 *Εὐβοῷδ'* Elmsley. Versum delet Gitlbauer, qui etiam 89, 94, 100, 106, 110 eicit

91 sq. *χερὶ σᾷ κομίζεις νεοτρεφεῖς κόρους, φράσον* Barnes 95 *τί χρέος ἢ λόγον* Dobree 95 sq. *ἢ τίνων . . δεόμενοι τυχεῖν* Beck, *ἢ λόχων, πόλεος ἔνεπέ μοι μελομένῳ τυχεῖν* Gitlbauer 97 sq. *μὴ θεῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν*, ceteris deletis, olim Kirchhoff

100 *εὑρήσουσι* Nauck 101 *ΙΟ.* Gitlbauer 102 sq. *βιαίοιν χεροῖν δαιμόνων ἀπολέσαι σ' ἕδη* Hartung 103 *ἀπολέπειν σ'* Reiske, *ἀπολείπειν σφ'* Musgrave, *ἀπολιπεῖν σ'* Seidler, *ἄγν' ἀλιτεῖν σ'* Hirschwaelder | *ἀποδικεῖν σ' ἑδῶν* Vonhoff | *σ'* delet (post Dindorfium) Firnhaber 105 *σὺ πέμπε νῦν γε τούσδε* Gitlbauer | *γῆς τῆσδε* Elmsley 108 *μεθεῖναι πάλιν* (vel *τινι*) vel potius *μεθεῖναι πέλει* Elmsley | etiam *προστρόπων* Canter 109 *καλὸν δ' ἄνευ γε πραγμάτων* Gitlbauer

110 *εὐβουλίᾳ* Herwerden 111—13 *οὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαι | σε χρῆν ταῦτα μηδ' ἀφέλκειν θεῶν | ἱκεσίους ξένους* (= 90—92) olim Nauck 112 sq. *βίᾳ θεῶν | ξένους* Elmsley | verba *ἀλλὰ . . ἀφέλκειν* excidit, deleto etiam versu 111, Gitlbauer 116 *τἄρα* Hermann 116 sq. Iolao tribuit Lachmann | verba *ἄρα . . εἴη* delet Gitlbauer, qui etiam v. 119—121, 124 sq., 128 sq., 134 sq., 137 sq., 141—44, 146, 149, 151, 156 eicit

130 *Ἕλληνα καὶ*] *Ἑλληνά τε* olim Elmsley 131 *ἔργα*] *ἄλλα* Aldina | *χειρὸς* Elmsley 132 etiam *ἐστ', ἐμὸν δὲ μανθάνειν* coniciebam, *ἔσθ' ἃ χρὴ μέλειν ἐμοί* C. Busche | *μέλλοντ' ἐμοί* Matthiae, *μέλλοντά μοι* Hartung | *μὴ ἀμελεῖν* Holzner 134 *χρῄζεις μαθεῖν* L. v. Sybel 134 sq. delet F. Schroeder 139 sq. *Ἀργείους ἐγὼ . . δραπέτας ἄγω* olim Nauck

140 *ἐκ γῆς* olim Elmsley | *δραπέτας τούτους* Reiske, *δραπέτας τούτους γ'* Bothe | *ἐκ τῆς ἑαυτῶν τούσδε δραπέτας ἑλών* Kayser, *ἐκ τῆς ἐμαυτοῦ τούσδε γῆς τοὺς δραπέτας* Gitlbauer | *ἔχων*] *κιχών* Dobree, etiam *ἐγώ* olim Kirchhoff 143 *καθ' αὑτοὺς* Lenting 144 *ἀφιγμένοι* Wilamowitz 145 *τοῖσιν αὐτοῖς τοισίδ'* Canter, *τοῖσι τοιούτοισιν* Scaliger, *τοῖσιν αὐτοῖς οἷσιν* Musgrave | *τοῖσιν αὐτοῖς ἕσταμεν τοῖς νῦν* Reiske | *τοῖσδε κἄσταμεν* Hartung | *ἕστημεν* Cobet 146 *κοὐδείς σφ'* Lenting 147 *ἀλλ' οἵ τιν'* Heath

151 *ἧς ἐπῆλθον* Elmsley 152 *αὐτῶν ἀβούλους* Gitlbauer 153 *τούσδ' ἀπ' ἐσχαρῶν ἀφεὶς* Jacobs 158 *τῶνδ'*] *τοῦδ'* Elmsley

163 *Τιρυνθίας γῆς* Tyrwhitt, *Τιρυνθίοισι* Jacobs | *θῇς*] *λῇς* Scaliger, *φῂς* Reiske, *θεὶς* vel versu post 164 collocato *θῇς* Musgrave, *τλῇς* Faehse | *Ἀργείοις τ'* Matthiae. Versum delet Gitlbauer

164 sq. *τίνος . . ἢ* delet Nauck, item, scribens *καλὸν λόγον*, Gitlbauer 167, 169 sq. delet Gitlbauer (167 delebat olim Lenting) 168 *παίδων τ' ἀγῶν' εἰς ἄδικον ἐμβήσῃ* F. Gu. Schmidt | *ἐμβήσεις πόδα* Reiske, *ἐμβήσει ποδί* Kirchhoff, fort. *ἐμφρήσεις πόδα* 169 *ἐπεὶ τὸ λῷστον, ἐλπίδ' εὑρήσεις μόνον* Heath, *ἐρεῖς τὸ μέλλον — ἐλπίδ' — εὑρήσειν χάριν* Rauchenstein, *ῥέπ' εἰς τὸ λῷστον· ἐλπίδ' εὑρήσεις μόνον* Madvig, *ἐρεῖς· τὸ λῷστον, ἐλπίδ', εὑρήσει πόλις* Gomperz, *ἐπεὶ τὸ λῷστον, ἐλπίδ', εὑρήσεις μόνον* Herwerden, *ἐρεῖς τὸ λοιπὸν ἐλπίδ' εὖ θήσειν πόνον* Weil, *ἐρεῖς πόλει ποτὲ χάριν ἐκτίσειν στόλον* F. Gu. Schmidt, *ἐρεῖς· τὸ λῷστον, ἐλπίδ' εὖ πράξειν, μένειν* Holzner | *τὸ λοῖσθον* Musgrave | *ἐλπίδ' εὖ πράξειν* (vel *εὖ δράσειν*) Reiske | *ἐλπὶς* Dobree (spes est ut eventus faustus sit) | *εὑρήσειν χάριν* Hartung, *αἱρεῖσθαι μόνον* Kayser, *εὑρήσειν πόνον* Gu. Hoffmann

171 *καλῶς* Hermann (*καλῶς γ' ἂν* Paley) 171—77 *καλῶς γὰρ Ἀργείοισιν οἴδ' ὡπλισμένοις μάχοιντ' ἂν ἡβήσαντες· ἀλλ' ἐμοὶ πιθοῦ· κτῆσαι Μυκήνας μηδ' ἀμείνονας παρὸν*, ceteris deletis, Gitlbauer 172 *εἴπερ τοῦτο* Barnes, *εἰ δὴ τοῦτο* Musgrave | *τοῦτό σοι* Reiske 174 *διεργασθεῖεν* Hartung 176 *φιλοῦσι* Schenkl 176 sq. verba *ὅπερ . . τοὺς* suspecta habet R. Prinz 177 *τοῦτο*] *μηδὲ* Nauck 178 *λαβὼν* Reiske

180 *ἐκμάθῃ μῦθον σαφῶς* Gitlbauer | *σαφῆ* Aldina 181 *ὑπάρχει μὲν τόδ'*] *σὺ γὰρ ἀδείμαντος* H. Hirzel | *ὑπάρχει γὰρ* Wilamowitz 182 *εἰπεῖν ἀκούσαντ' ἐν* (et 181 *ὑπάρχει γὰρ*) Vitelli | *πάρεστί μου* Reiske, *παρεστίῳ* W. Helbig, *πάρος δίκην* Rauchenstein, *τἀρέστ' ἀεί* F. Gu. Schmidt, *παρρησίᾳ* B. Romahn 182 sq., 186, 198, 202—13, 219—26, 228, 233 sq., 237, 239, 242—46, 255 sq., 264 sq., 268 sq., 271—73, 278 sq. delet Gitlbauer | *μέρει. παρὸν δέ τοι οὐδείς κτἕ.* Schenkl 183 *ἄλλοθι* Elmsley 187 sq. *Μυκηναίοις ἄγοι ἀδόντας* Stadtmueller 188 *τῇδ' ὄντας* Nauck, *ἔτ' ὄντας* Rauchenstein, *ὅδ' ἔνθεν* (vel *ἐκτὸς*) C. Busche | *ἀπήλασε* Aldina

195 *λόγοις* Reiske 197 *κραίνουσι* Barnes, *κρινοῦσι* Heath 199—204 delet Klinkenberg

Ante 200 lacunam (*πρὶν ἢ Μυκηνῶν εἰκαθεῖν κελεύμασιν*) statuit Wilamowitz 200 *οὐ γὰρ αἰσχύνῃ* Hartung 202 *πόλει* Kirchhoff, *ὀλίγον* Naber 208 *πατὴρ δὲ τῆσδε* Elmsley

212 *ἐξανεψίω* Nauck 213 *γένος* Dobree. Versum olim delebat Oeri 215 *παισί*] *τοῖσδε* Elmsley 215 sq. verba *παισὶ . . γενέσθαι* delet Gitlbauer 217—25 ad lacunam resarciendam factos olim putabat Nauck. Post 217 aliquid deesse putat Dobree

220 delet Paley 223 *ἔν τε σῇ πόλει κακόν* Elmsley, *καὶ πρὸς ἐν πόλει κακόν* Blomfield, *χἅμα τῇ πόλει κακόν* anonymus, *χωρίς, ἐν δὲ καὶ πόλει* Matthiae, *χωρὶς ἢ* (vel *ἦ*) *'ν πόλει κακόν* Lenting, *χωρὶς ἐν πόλει κακόν* Reisig, *χωρίς, εἰ πόλει κακόν* Camper, *χωρὶς ἔν τε καὶ πόλει* J. Petzold, *χωρὶς ἔτι πόλει κακόν* F. A. Gotthold, *χωρὶς ἅμα τε τῇ πόλει* Hartung, *κἂν πόλει χωρὶς κακόν* Kirchhoff, *χωρὶς αὖ πόλει κακόν* Rauchenstein, *αἰσχρόν ἐστι καὶ πόλει* Heimsoeth, *τοῦ* (vel *τοῦ 'ν*) *πόλει χωρὶς κακοῦ* Paley, *χωρὶς ἠδὲ τῇ πόλει* olim coniciebam. Versum delet Kayser Post 223 lacunam statuit Schenkl 226 *κατὰ στεφῶν* Markland 227 delet Usener 228 *λαβεῖν* Elmsley 229 *δὲ τοισίδ' εὐμενής* (olim *γεγὼς δὲ τοῖσδε συγγενής*) F. Gu. Schmidt 229—31 delet Klinkenberg

231 τἄλλ' ἐστὶ . . πλὴν ἐπ' Haeberlin | πάντ' ἐστὶ Herwerden 236 ἀναγκάζουσι φροντίδος τρίβοι Heimsoeth 237 τοὺς σοὺς] τούσδε Elmsley | παρώσασθαι φίλους L. v. Sybel 238 ἐφ' ᾧ Paley

241 πράσσειν] πάσχειν Nauck 242 delet Klinkenberg 245 sq. verba γαῖαν . . προδοῦναι delet Nauck 246 καὶ γὰρ Reiske, κάρτα δ' Musgrave 249 παισὶ] τοῖσδε Elmsley

250—52 σὺ δ' Ἄργος ἐλθών, τούσδε γ' οὐκ ἄξεις ποτέ, ceteris deletis, Gitlbauer 251 πρὸς τοῖσδ' ἀεί τι τοῖσδ' ἔτ' ἐγκαλεῖς Reiske | τοῖσδε κἀγκαλεῖ Hartung 253 δίκαι' ᾖ ταῦτα J. Heiland | νικᾶν Reiske 255 ἀλλ' οὐ σοὶ Musgrave 255 sq. ἐμὸν . . ἐμόν γ' Hartung 256 ἀφέλκεσθαι Naber 258 πλεῖον Aldina, μεῖζον Nauck

262 τῶν γ' Dobree 263 ἥν τι Nauck | βλάπτων ἐκείνους μηδὲν ἂν σὺ σωφρονοῖς Kirchhoff 268 οὔ τἄρ' Elmsley

270 κλαίων γὰρ F. Gu. Schmidt 276 δ' ἐμὲ Bothe

280 χαλεπὸς δ' F. Gu. Schmidt, λυπρὸς δ' Earle 287 τήνδ'] γῆν, nisi potius antea πόλιν scribendum sit, Dobree 288—96 collocat post 352, deleto versu 289, Gitlbauer

291 τοῖσι δὲ] τοῖσδεσι vel τοῖσιδε Madvig 295 sq. ἔπαθον . . ἦλθον Wa. Schmidt 299—306, 313—15, 318 sq., 324—28, 333 sq., 339, 342 sq., 346—50 delet, in v. 351 ὑπάρχει scribens, Gitlbauer 297 οὐκ ἔστιν οὐδὲν Musgrave 298 πατρός τ' ἀπ' ἐσθλοῦ Paley | ἐσθλοῦ καὶ καλοῦ Naber

300 ἐπῄνεσ' ἄν Luzac 300 sq. ἐκοινώνησεν, εἵνεχ' ἡδονῆς τέκνοις λιπὼν ὄνειδος, οὐκ ἐπαινέσω Herwerden 301 λιπών Matthiae 305 οἰκουμένης] ἱκνουμένων olim coniciebam 307 sq. delet Klinkenberg

Post 311 supplet versum πάλιν λάβητε, τῆσδε κοιράνους χθονός Elmsley, plura deesse et 312 lacunae explendae causa additum esse olim arbitrabatur Nauck 312 νομίζετε] ἡγεῖσθέ νιν Heimsoeth 313 εἰς τήνδ' Herwerden. Hunc versum et verba ἀλλὰ . . νομίζετε 314 sq. delet F. Gu. Schmidt (verba ἀλλὰ .. νομίζετε eiecit iam J. Theis) 315 „legere etiam potes ἀξία" Elmsley 317 ἐνηλλάξαντο Musgrave, κατηλλάξαντο Dobree, ἄρ' ἠλλάξαντο Kirchhoff 318 πτωχούς τ' . . εἰσορῶντες ἀλκίμοις Hartung

320 ἐγὼ δὲ καὶ ζῶν αἰνέσω τε καὶ θανὼν Herwerden, ἐγὼ δὲ καὶ ζῶν καὶ θανὼν ἔνερθε γῆς Heimsoeth | ζῶν καὶ θανόνθ' F. V. Fritzsche | θανὼν ὅταν φανῶ F. Gu. Schmidt | ὅταν (vel ὡς ἂν) σθένω Lennep, ὅσον σθένω Valckenaer, ὅσον σθένος Bothe, ὅταν παρῶ Rauchenstein. Verba ὅταν θάνω lacunae explendae causa illata putat Hartung, qui ζῶν μνημονεύσω καὶ θανών supplet 320—28 delet Klinkenberg, 320—22 eicit verba ὅταν . . λέγω Gitlbauer 321 ὦ παῖ F. Gu. Schmidt, ὦναξ Herwerden 324 εὐγενῶς Dobree | εὐγενής τ' Elmsley 327 sq. delet F. Gu. Schmidt

332 ὁρᾷ Nauck | οἴσει πόλις F. Gu. Schmidt, ἀρεῖ πόλις Holzner 334 μνημονευτὸς ἡ χάρις Elmsley 336 τάξω θ' Elmsley, πράξων F. Gu. Schmidt, τάξας θ' R. Koch 336—8 verba τὸν Μυκηναίων . . πρὸς αὐτὸν delet Gitlbauer 339 γὰρ εἴργει Aldina, γὰρ ἕρπει Reiske

340 θ' ἀθροίσας Elmsley 341 παισὶ] τοῖσδε Elmsley 344 ἑζώμεσθα Elmsley 349—51 delet Holthoefer

351 ἓν τοῦθ' ὑπάρχειν Holzner 353—80 vide ad v. 819 355 ξεῖν',

ἀπ' Ἀργόθεν ἐλθὼν Elmsley, ὦ 'ργόθεν ξέν' ἐπελθὼν vel ὦ ξέν' ἄργόθεν ἐλθὼν Dobree, ξεῖν' Ἀργεῖος ἐπελθὼν olim Nauck

364 θεῶν delet Herwerden | ἵκτορας Musgrave 365 ἀντισχομένους (et 357 μεγαλαγορίαισιν δέ γ') Dindorf | κατ' ἐμᾶς χθονὸς ἀντομένους Gitlbauer 367 βασιλῆς σὺ δείσας F. Gu. Schmidt 368 οὐδ' Gitlbauer | οὐδ' αὖ τι δίκαιον Herwerden

370 παρὰ τοῖς φρονοῦσιν F. Gu. Schmidt 371 μὲν ἀρέσκει Gitlbauer 372 sq. σὲ δ' ὦ ex apogr. Paris. et λέγω σ' . . κυρήσειν Fix 373 λέγω δ', 371—3 = 374—6 statuens, Hermann 373 sq. λέγω· οὐκ εἰς πόλιν εἰ σύ γ' ἥξεις, οὕτως κτἑ. Gitlbauer 376 ἐστιν delet Blomfield et Hermann 377 ἀλλ' ὦ Canter et (addens: neque obstat quod ἐραστάς scribatur, non ἐραστά) Musgrave, ἀλλ' ὦ . . ἐραστά complures 378 συναράξεις apogr. Paris., unde συναράξῃς Aldina, συνταράξῃς Barnes

380 πόλιν delet Gitlbauer | ἀπόσχου Herwerden 381 ὦ παῖ] ὦναξ Naber 382 λέγεις] ἔχεις Nauck 384 (σὲ γάρ τι μὴ ψεύσει γ' ὁ Lenting) | γ' ὁ κήρυκος λόγος Heath 386 ᾄσσει, σάφ' Musgrave, ἥξει, σάφ' Jacobs | σάφ' ἴσθι Elmsley (si retinetur ἐστίν) | κοὐ μάλα σμικρὸν Blaydes 387 τάσδ' Hartung

393 ἀφῆκε Naber 395 τόδ'] τάδ' H. Stephanus, τιν' Jacobs 396 ποῖ δὴ . . τέμνειν δρύας Hartung | τανῦν ὅροις Reiske, τὰ νῦν ὁδῷ Tyrwhitt, τ' ἄνευ δορός Musgrave, τε γῆς ὅροις Dobree, τάξει δορός Fix, τ' ἄνευ 'νέδρας Lindau, τανύδρομος olim Nauck, τὰ νῦν, γέρον Pflugk, παρὲκ δορός Rauchenstein, τὰ νῦν ὅπως F. Gu. Schmidt 397 τῇδ' apogr. Paris. 397 sq. τανῦν δ' ὅρους ἐν ἀσφαλεῖ γε τῆσδ' ἱδρύεται χθονός Jacobs, τὰ νῦν χθονὶ . . τῆσδ' ἱδρύσεται δορός Orelli 398 μέν νυν πάντ' Nauck, μὲν δὴ πάντ' Kirchhoff, μὲν παγέντ' A. Palmer 399 σφάγια δ' Hartung

401 δ'] τ' Fix 402 delet Dindorf 406 θέσφατα Hartung 407 γνωματευτὸν Nauck 408 sq. Κόρῃ Δήμητρί τ' Pierson 409 πατρὸς] ματρὸς Musgrave

414 δώσει κτανεῖν F. Gu. Schmidt 415 πικρὰς ἂν] πικρὸν ὂν corr. apogr. Paris. et Aldina, πικρονόων Canter, πονηρῶν Scaliger, πολιτῶν Barnes, διχοφρόνων Heath, πικρόν γ' ὂν Reiske, διχονόων Musgrave, γερόντων Jacobs, πυκνὰς σφῶν olim Hartung 416 δίκαιος ᾗ Dobree 418 ἣν δὲ μὴ δράσω Aldina, ἣν δὲ μὴν δράσω Heath, ἣν δὲ νῦν φράσω Jacobs, ἣν δὲ δὴ δράσω Dobree, εἰ δὲ μὴ παύσω R. Prinz | δράσω] σχάσω Musgrave

424 ἥνπερ ἄδικα δρῶ Cobet, ἣν βίαια δρῶ Herwerden 425 ἀλλ' ᾖ] ἄλλως Matthiae, ἄλλῃ Bothe, ἀλλ' ἄρα Hartung, ὁρᾷς; Rauchenstein, αἰαῖ Wilamowitz, ἀεὶ Holzner 429 ὡς χεῖρα Valckenaer | εἰς χέρσα γῆς Madvig | εἰς χοιράδ' ἠνέχθησαν Nauck, ὡς χεῖρ' ἀγῇ συνῆψαν O. Goram

434 δὴ τελεῖν Nauck | χαράν Holzner 436 αἰνέσαι Valckenaer | αἰνέσας τ' Lenting | αἰνέσαι δὲ χρὴ Wilamowitz 437 εἰ δὲ Hermann, εἴ τι olim Elmsley | εἰ δὴ (vel δὲ) θεοῖσι δεδόκηται τάδε Dobree, εἰ θεοῖσι μὴ δοκεῖ καλῶς Kirchhoff 438 οὔτοι σή γ' Elmsley

447 μακροῦ λίαν βίου Paley | (βίου ἕνεκα Rauchenstein)

451 οἶσθα νῦν ὃ πρᾶξον F. Gu. Schmidt 454 μοι] σοι Orelli 456 μάλιστα δ' ἐμὲ βούλοιτ' ἂν Εὐρυσθεὺς λαβὼν Bothe 456—60 delet Usener (460 delebat iam Nauck) 459 ἔχθραν] χρείαν Rauchenstein, εἰ χρῇν O. Goram

460 *καὶ δίκης*] *καὶ τύχης* Aldina, *κἀτυχής* Barnes, *καὶ δίκῃ* O. Goram 461 *τήνδ' ἐπαινέσῃς πόλιν* Hartung, *τήνδε ταῦτ' αἴτει πόλιν* Usener | *μηδὲν τῶνδ' ἐπαγγέλλου πόλει* olim coniciebam 462 *ἡμῖν*] *οὐ μὲν* Hartung

472 *ἀμηχανῶ*, deleto v. 473, Nauck Ante 474 brevem Iolai sermonem intercidisse Macariam e fano egressam mirantis putat Usener 474 *θράσος μὲν* Elmsley 475 *πρῶτον μὲν* Porson | *ἐξαιτούμεθα* olim coniciebam 476 fort. *γυναικί τοι* 479 *οὐ τεχθεῖσα* A. Palmer

480 *προστάτις* Rauchenstein 484 *πάλαι μάλιστα . . δή, τέκνον* Burges 484 sq. *μάλιστα κοὐ . . ἐνδίκως σ'* Heimsoeth 486 *δόξας . . πότμος* vel *δόξασ' . . τύχη* Heimsoeth | *προχωρήσειν* olim Nauck | *πόνος* Holzner 487 *εἰς ἀμήχανον* Aldina, *εἰς ἀμήχανα* Elmsley 488 *φασὶ σημαίνειν τόδε* Matthiae | *σημαίνων* (relicto in v. 490 *κελεύειν*) Reiske

490 *κελεύειν πατρὸς ἥτις εὐγενοῦς* Brodeau, *κελεύειν ἥτις ἐστὶν εὐγενής* Hermann, *κελεύειν ἥτις εὐγενὴς ἔφυ* Dobree 495 *εἰ δή τι τούτων ἐξ ἀμηχανήσομεν* Fix, *εἰ μή τι τούτων ἐξ ἀμηχάνων ἴμεν* Madvig | *ὀξὺ μηχανήσομεν* Burges, etiam *μῆχαρ ἐξευρήσομεν* vel *μηχανὰς εὑρήσομεν* Matthiae, *μῆχος ἐξευρήσομεν* olim Hartung, *ἐξ ἀμήχαν' ἥσομεν* C. Schmidt 497 *βούλεσθαι* Reiske 498 *ἐρυκόμεσθα* Musgrave, *γ' ἔχομεν* (vel *κἄχομεν*) *ὥστε* Burges, *κεισόμεσθα* Spitzner, *κειρόμεσθα* Bothe, *κὠχούμεσθα* Holzner | *λόγῳ*] *μόνῳ* Reiske

502 *ἕτοιμος* Dobree | *σφαγεῖ* Herwerden 506 *παρόν σφε σῶσαι*] *κακῶν μεγίστων* Naber

510 *τάδ' ἂν . . πρέποι* Kirchhoff 513 *κἄπειτ' ἀγεννῆ* Kayser 514 *θανοῦσαν* Canter 516 *ἐὰν καί τις λέγῃ* Bothe, fort. *ἐάν τις ἐννέπῃ*

524 (*παιδοποιεῖσθ'* Herwerden) 526 *καὶ* (*κἂν* Elmsley) *πρέποι* Scaliger 526 sq. delet Nauck, 526—34 eicit Paley 528 *ἡγεῖσθ' ἄρ' οὗ* F. Gu. Schmidt | *ὅποι* Dobree 529 „aut spurius aut corruptus" Nauck. Versum delet Herwerden | *καὶ κατάρχεσθαι δοκεῖ* Bothe, *κεἰ κατάρχεσθαι δοκεῖ* Paley

537 sq. delet Herwerden

540 sq. *σπέρμα τ' ἐκ θείας φρενὸς πέφυκας Ἡρακλῆος* Heimsoeth 541 *Ἡρακλέους πέφυκας* Bothe, *πεφυκός, Ἡράκλειον* Hartung | *οὐδ' ἀσχάλλομεν* Nauck, *οὐδ' ἐκπλήττομαι* Rauchenstein, *οὐδ' ἀσχημονεῖς* Holzner 544 *ἀδελφὰς τάσδε* Lenting, *ἀδελφὰς τῇδε* Dobree | *ἀδελφὰς δεῦρο χρὴ τὰς σὰς καλεῖν* Nauck

557 etiam *θνήσκειν*, deleto *γ'*, Reiske. Versum delet Nauck 558 *σοφῶς ἔλεξας* Nauck, *σαφῶς κελεύεις* Haase, *σοφῶς παραινεῖς* Rauchenstein, *σοφῶς λέγεις σύ* C. Busche | *σαφῶς κέλευσον μὴ τρέσας* Wilamowitz 559 *ἐλεύθερος θανεῖ* Dobree

561 sq *παρὼν ἐπισφαγείσης· πρὸς* Nauck, *παρὼν ἐπὶ σφαγάς γε· πρὸς* Holzner 562 sq. ante 560 collocat Schenkl 563 post 559 inserebam 567 *XO.* praefigit Hermann 568 *κοιμᾶσθαι καλῶς* Herwerden

573 *πρόσφθεγμα σόν* Tyrwhitt 577 *πειρῶ σεσῶσθαι* Gloël 577 et 578 permutat R. Gebhardt

582 *ὅσων*] *ὅτων* Nauck 583 *ἡμὴ σφαγείσης καρδία στερήσεται* Nauck, *ἡμὴ κάτωθε* (*παρ' Ἅιδῃ* Schenkl) *καρδία σφαλήσεται* F. Gu.

Schmidt | σφαγήσεται] σφαλήσεται Badham, ἱμείρετο olim Rauchenstein 589 κάλλιστά τοι] ἄλλως τε καὶ Reiske, μάλιστά τοι Nauck

592 καὶ παρθενείας] ἔνερθε γαίας Nauck 594 οἱ ταλαίπωροι βροτοί Nauck, οἱ θανούμενοι βίου Holzner 596 κακῶν ἄριστον F. Gu. Schmidt 597 εὐψυχίαις Reiske

601 ἢ σὸν Barnes. Versum delet Schenkl 608 βαρυπότμων Musgrave, βαρύποτμόν γ' Heath, βαρύποτμόν τ' Hartung

610 δόμον] ποτ' ἐν C. Busche 610 sq. δρόμον εὐτυχίας F. Gu. Schmidt 611 ἄλλον κἄλλα Reiske 613 ἐφ' ὑψηλῶν Brodeau | βραχὺν ὤκλασε Paley 614 τὸν δὲ λιτῆρ' Burges, τὸν δὲ πλάνητ' Boeckh, τὸν δὲ πένητ' Elmsley, τὸν δ' ἀλαῶν Matthiae, τὸν δ' ἀλίταν Hermann, τὸν δ' ἀνάγουσ' Camper, τὸν δ' ἱκέταν C. Schmidt, τὸν δ' ἀνάγων Pflugk, τὸν μέλεον δ' Paley, τὸν δὲ πονοῦντ' Holzner | τὸν δ' εὐδαίμονα τεύχει ἀλάταν Seidler 618 πολλὰ σὺ . . θεῶν πέρι Burges | προπίτνει παθέων ὕπο Camper, προπιτνῶ, τὰ θεῶν ὕπο Hermann, προσπίτνει (eiecto μὴ) τὰ θεῶν ὕπο F. Heinisch | προπετὴς Hartung | φέρε] ψέγε Naber

621 μέρος] γέρας Burges 629 (σέβεις σύ γε θνατῶν ἀγαθοὺς Dobree) Post 629 multa deesse putat Kirchhoff. Intercidisse enim nuntii sive Demophontis de morte Macariae narrationem et Alcmenae matris lamentationes cum chori cantico integro. Novisse hanc fabulae partem auctorem argumenti dicentem ταύτην μὲν εὐγενῶς ἀποθανοῦσαν ἐτίμησαν· αὐτοὶ δὲ κτέ. Cfr. schol. Aristoph. Equ. 1151 κατέσφαξεν ἑαυτήν (ἡ Μακαρία), ὡς ἐν Ἡρακλείδαις Εὐριπίδης. Lacunam de morte Macariae iam Hermann statuit, extremam tamen fabulae partem ante 1053 deesse putavit. Ei lacunae tribuit idem quae ex Euripidis Heraclidis affert Stob. flor. 79, 2 (frg. 852 N.) ὅστις δὲ τοὺς τεκόντας ἐν βίῳ σέβει, | ὅδ' ἐστὶ καὶ ζῶν καὶ θανὼν θεοῖς φίλος. Cfr. Eurip. frg. 853 N. (Stob. flor. 1, 8), praeterea frg. 949 καὶ τοῖς τεκοῦσιν ἀξίαν τιμὴν νέμειν apud Stob. (flor. 79, 3) cum Heraclid. 297 sq. coniunctum et 851 (schol. ad Aristoph. Equ. 214 τάραττε καὶ χόρδευ' ὁμοῦ τὰ πράγματα: παρῴδησε γὰρ τὸν ἴαμβον ἐξ Ἡρακλειδῶν Εὐριπίδου). Huc refert Nauck etiam frg. 854 apud Stob. 7, 9 cum lemmate Εὐριπίδης Ἡρακλεῖ allatum: τὸ μὲν σφαγῆναι δεινόν, εὔκλειαν δ' ἔχει· | τὸ μὴ θανεῖν δὲ δειλόν, ἡδονὴν δ' ἔχει lemma Εὐριπίδης Ἡρακλείδαις scribens. Cfr. Vonhoff de lacunis quae exstant in Eur. Heraclidis. Progr. Cottbus. 1872. Fragmentum 853 non Heraclidis, sed Antiopae tribuendum esse videtur. Vide etiam infra ad v. 819 et Blätter für das bayr. Gymnasialschulwesen XXII p. 19 sqq.

631 τῶνδ' ἕδρας Scaliger 632 οἷα γ' ἢ 'π' ἐμοῦ Blomfield 633 κεῖσαι] fort. θακεῖς | κατῆρες Musgrave 634 ἦλθ'] ἦν Nauck | etiam ξυνισχόμην Elmsley

640 ἥκει γ' ἄρα Linder 642—58 Euripidi abiudicat Wilamowitz 643 τούσδε φιλτάτη Nauck 649 ῥώμη] ῥοπή Nauck | τοσοῦτον δ' εἰδέναι Canter, τόσον δέ γ' εἰδέναι Barnes | χρῆν Elmsley

652 εἰ δὴ Bothe 652 sq. ἔτ' εἰ δὴ . . δυοῖν γερόντοιν δ' Paley 657 σὲ πρόσθε . . βαίης καλῶν Hartung 658 οὐκ ἐς μέγ' (vel κέν') ἥκεις ταῦτα Musgrave

660 ὦ χαῖρέ μοι σὺ Kirchhoff, ὦ χαῖρε χαῖρε Nauck 662 τανῦν ἄπεστι Jacobs, παῖς (vel τὰ) νῦν ἄπεστι Elmsley, τὸ νῦν ἄπεστι Nauck

665 *οὐκέθ'*] *οὐδὲν* olim Nauck 669 *ἀριθμὸν δ' αὐτὸν* Reiske | *ἀριθμὸν δ' οὐκ ἔχω λαοῦ φράσαι* Burges, fort. *ἀριθμὸν δ' οὐκ ἔχω φράσαι σαφῆ* | *δ'* delet Hermann

672 sq. vide ad v. 819 673 *κοῦ δὴ* Bothe | *κατῆρκται* Nauck | *τάξεων ἕδρας* Camper, *τάξεων πέριξ* Kirchhoff 674 *Ἀργείων* Reisig

681 *φίλους* J. Heiland | *ὡς ἔοικεν* Barnes, *ὡς ἔχοιμεν* Musgrave, *ὡς σθένω μέν* Jacobs, *ὥσπερ εἰκός* Hartung, *ὅσον ἐφ' ἡμῖν* olim coniciebam 682—90 sic disponit: 690. 83. 88. 89. 82. 87. 84. 85 sq. Burges, qui 682 *ἥκιστα· πρός σ' ἂν* conicit 683 *καὶ*] *ὡς* ex cod. Paris. affertur | *καὶ μὴ*] *σῶμ' ὡς* Burges | *καὶ συμμετασχεῖν* Canter, *καὶ δὴ μετασχεῖν* Portus, *κἂν μὴ μετάσχω* Reiske, *μὴ καὶ μετασχεῖν* Musgrave, *καλὸν μετασχεῖν* Jacobs 684 *οὐκ ἔστ' ἀνάψαι* Rauchenstein, *οὐχ ὡς συνάψαι* olim coniciebam | *τραῦμα*] *ῥῦμα* olim Nauck 684—89 sic disponit: 688. 87. 84. 85. 86. 89 Schliack 686 *θέλοις* Nauck 688 sq. olim suspectos habebam 689 *μαχούμεθ'* Lenting | *ἀλλ' ἐν μάχῃ μ' ἀριθμὸν οὐ καλεῖς ἴσως* Burges

693 *ὡς μηδὲν ὄντα* F. Gu. Schmidt | *τἀμά σοι* Badham 696 *τοῖσδ' οὖν τι* olim coniciebam

702 *στρώννυσι* Herwerden 703 *ἥβᾳς*, quod repudiat Dobree, olim proponebat Nauck 707 *τά τ'* Madvig

710 *λείπειν* Elmsley | *τῇδε σὺν τέκνοις ἐμοῖς* Schenkl, *σὺν τέκνοις ἐμοῖς μόνην* R. Klotz, *σὺν τέκνοις ἐμοῖς μολών* olim coniciebam, *σὺν τέκνον τέκνοις ἐμοῖς* (malim *ἐμοῦ*) Vitelli 713 *μελήσεις* Barnes 716 *τοσόνδε γάρ σοι θάρσος; οὐδὲν ἄλλ' ἔχω* C. Schmidt

721 *ἂν οὐκ*] *ἔτ' οὐκ* Hartung | *οὐκ ἂν*] *οὐκ ἐν* Barnes 727 *ἀξίνην* Canter

733 *δοκῶν δραμεῖν* Rauchenstein, *δοκῶν περᾶν* F. Gu. Schmidt 735 *ὁρῶ γ' ὀκνοῦντα* F. Gu. Schmidt 736 *ταὐτὰ* Heath 737 *εὐτυχεῖν τὰ σά* Kirchhoff 739 *φόβος*] *ψόφος* Reiske

743 *οἵαν ἂν τροπὴν* Reiske, *οὕτως ἂν τροπὴν* Herwerden 744 *θείης* Blomfield | aut *μένει* aut *κακοῦ* Beck 745—7 delet Oeri 749 *λαμπροτάτου* Wilamowitz

751 *ἐνέγκαι* Wilamowitz 752 *ἰαχὴ δ' ἴτω* Pflugk 753 *ἀρχέλαν* Dobree, *ἀρχέτα* Rauchenstein 754 *γλαυκᾷ τέ γ' Ἀθάνᾳ* Heath, *γλαυκᾷ παρ' Ἀθάνᾳ* Elmsley, *γλαυκᾶς τ' ἐς Ἀθάνας* Rauchenstein, *γλαυκᾶς τ' ἀν' Ἀθάνας* J. Theis, *γλαυκῶπιν Ἀθάναν* olim Nauck, *γλαυκᾷ τόδ' Ἀθάνᾳ* Kirchhoff 755 *τᾶς*] *γὰρ* Paley 756 *καὶ ὑπὲρ δόμων* Nauck, *περὶ καὶ δόμων* olim Kirchhoff 758 *τεμεῖν*] *δραμεῖν* vel *τελεῖν* Herwerden 759 *μὲν πόλιν ὡς*] *μέν τι πόλιν* olim Nauck

763 *ξένοις* O. Goram 765 *καὶ δείσομεν Ἄργος* Canter, *ἐπὶ λεύσιμον ἄλγος* Heath, *καὶ ἀναίσιον αἶσχος* Jacobs, *καὶ λησόμεθ' ἀλκῆς* olim Nauck, *καὶ νεύσομεν ἀργὸς* O. Goram | *ἄργος*] *ἄλγος* H. Stephanus 768 sq. *οὔποτ' ὀθνείων ἥσσον' ἐς τόδ' ἄνακτ' ἐμὼ φανοῦνται* Musgrave 769 etiam *ἥσσονες* (*ἥσσους τοι* Rauchenstein) *πρυτάνεις θεῶν* (*θεοὶ* Hartung) *φανοῦνται* Musgrave, *ἥσσονές ποτ' ἄνευ γ' ἐμοῦ φανοῦνται* Erfurdt, *ἥσσων θεὸς ἐπ' ἐμοῦ ποτ' ὢν φανεῖται* Burges, *ἥσσονές ποτ' ἂν ἔκ γ' ἐμοῦ φανοῦνται* Reisig, *ἥσσονές ποτ' ἄν, εἰ θεοὶ φανοῦνται* Hermann, *ἥσσονές ποτ' ἂν οἱ θεοὶ φανοῦνται* J. Petzold, *ἥσσονες πρόμαχοί γ' ἐμοὶ φανοῦνται* Camper, *ἥσσους θεοὶ πρυτάνεις ἐμοὶ φανοῦνται* olim Nauck, *ἥσσονες παρ' ἐμοὶ θεοὶ φανοῦνται* Dindorf,

ἥσσους δαίμονες ἔκ γ' ἐμοῦ φανοῦνται Kirchhoff, *ἥσσους ἀθάνατοι θεοὶ φανοῦνται* Sarreiter, *ἥσσους δαίμονες οὐδαμοῦ φανοῦνται* Groeppel | *εἴτ' ἐμοῦ*] *οἱ θεοὶ* Canter, *ἔν γ' ἐμοὶ* vel *μετ' ἐμοῦ* Reiske, *οὔτε νῦν* Heath

770 *ἄγ' ὦ* Nauck | *σὸν*] *τὸ* Musgrave, delet Erfurdt 770 sq. *καὶ γὰρ οὖδας* vel *οὖδας γαίας καὶ* Dobree 774 *δορυσσόεντα* Reiske, *δορυσσόητα* Bergk 775 sq. *ἐμὰν ἀρετὰν δίκαιον ἐκπεσεῖν* Hartung 777 *ἀλλ' ἐπὶ σοὶ* Erfurdt, *ἔστιν σοι* olim Kirchhoff, *θέσπις σοι* Nauck, *θεσμῷ σοὶ* Rauchenstein (scilicet *ἐσπὶ σοι* ex *P* referebatur), *τοίγαρ σοι* olim coniciebam, *εἴπερ σοι* C. Busche | *πολύθοινος* Hermann, *πολύκνιστος* Herwerden, *πολύθεστος* Bergk 778 *κραίνεται, εὖτ' ἐπέλθῃ* Bergk | *οὐδὲ κεύθει* apogr. Paris.

780 *νεῶν θ' ἅμιλλαι* Bergk, *μελῶν τ' ἀοιδαὶ* F. Gu. Schmidt, *ὕμνων τ' ἀοιδαὶ* J. Heiland | *κόρων τε πομπαί* Musgrave 781 *δὲ κἀπ'* Heath, *δὲ γᾶς ἐπ'* Erfurdt | *δ' ἐπ' ὄχθῳ τῷδ'* Hermann, *Ἄρεως δ' ἐπ' ὄχθῳ* Bergk 782 sq. *παννυχίοισιν ὑπὸ παρθένον ἰακχεῖ* Bergk 783 *ἀχεῖ* Hartung 784 sq. *σοί τε συντομωτάτους κλύειν ὁμοῦ τε τοῖσδε καλλίστους φέρω* Badham, *σοί τε καλλίστους κλύειν ἐμοί τε τῷδε συντομωτάτους φέρω* Paley 785 *ἐμοί*] *ἐρεῖν* Reiske | *τῷδε*] *τούσδε* Elmsley | *ἐμοί τ' ἐγῷδα καλλίστους φέρων* Wilamowitz 788 *διήγαγεν* Elmsley, *διηύγασεν* olim Dindorf, *διήρκεσεν* (et *ἐλευθερῶσαι*) Camper, *δὴ λέξεται* (et *ἐλευθερῶσαι*) olim coniciebam 788 sq. *ἡμέρα δι' ἀλλαγὴν ἐλευθερώσει* Heimsoeth

790 *οὔπω φροντίδος συνεκλύεις* Heimsoeth 793 *οὖν Ἰόλεως οὐκ ἔστι δή* Blomfield, *οὐκ ἔστιν Ἰόλεως τόδε* Badham | *ἔστιν*] *εἰσιν* Bothe 795 *τί δῆτα* Nauck 797 sq. *φίλων* et *θέλω* permutat Nauck 799 ante 796 collocat, ante 800 lacunam statuens, F. Gu. Schmidt, ante 888 transponit Walter

801 *ἐκτείνοντας* Elmsley | *ἀντεταξάτην* Kirchhoff 802 *ποδὶ* Kirchhoff 803 *ἵστη* Paley Ante 805 nonnulla deesse suspicatur Kirchhoff 805 *ἥκεις ὁπλιτῶν γαῖαν, οὐκ ἐν αἰσίμῳ* Musgrave, *ἥκεις τί τήνδε γαῖαν; οἰκείους ἅμα* Faehse | *ἐπεὶ τήνδ' αἶαν* Hermann | inter *ἐπεὶ* et *τήνδε* olim lacunam (*δῆτ' ἦλθες ὧδε πρὸς μόνους ἡμᾶς, τί*) statuebam | *ἐάσομεν* Heath | post 805 unum vel plures versus excidisse putat Heath 805 sqq. *τί τήνδε γαῖαν, οὐκ ἰάσιμον, καὶ τὰς Μυκήνας ἕλκος ἐργάσει μάτην Ἄρεος* (vel *ἀλκῆς*) *στερήσας* Camper 806 *καὶ μὴν* vel *καίτοι* Rauchenstein | *εἴργασαι* Hartung 807 *ἀνδρῶν* Hartung 808 *κτανών μ'* F. Gu. Schmidt

813 *τοῦ καλοῦντος* Burges | *λόγου* Brodeau 814 *αἰνὸς αὐτὸν δειλίας* Reiske 815 *οὐκ ἦλθε λόγχης ἐγγὺς* Herwerden 819—22 cum 672 sq. et 353—80 eidem qui partem fabulae de Macariae morte (vide ad v. 629) exciderit, tribuit Wilamowitz Herm. vol. XVII p. 337 sqq.

822 *βοτείων* Paley, *βοείων* W. Helbig (et Vonhoff) 828 sq. *μὴ καταισχῦναι, θεούς, καὶ τὰς Μυκήνας συμμάχους τ' ἐλίσσετο* Orelli

833 *τινὰ σφαδασμὸν οἰμωγήν θ'* Camper 837 *μάχῃ* Elmsley 838 *ἦν δὲ τοὐγκέλευσμα τόδ'* Reiske, *ἦν γε τἀγκελεύσματα* Hermann, *ἦν δὲ τὼ κελεύσματε* M. Haupt, malim *ἦν διπλοῦν κέλευμα δέ* | *τοῦ κελεύσματος* relinqui posse, si post haec lacuna statuatur, putat Kirchhoff

841 *πάνθ' ὁρμῶντες* C. Busche 845 *ἐσβῆσαι* Paley 847 *κἀπὸ* Lenting 848 *ἄλλου* Valckenaer | *ἄλλων γ', οὐ τόδ' αὐτὸς* F. Gu. Schmidt | *δεῦρό γ'* Fix, *γ' οὐ τόδ'* F. Gu. Schmidt

852 *δίκη* Dobree 856 *παῖδά θ'* Reiske | *παῖδ' ὅσοι* Dobree

863 *πάροιθεν· ἡ δὲ νῦν τύχη* Reiske 867 sq. vel *ἐμοὶ 'κ δεινοῦ* vel *ἐλευθέρῳ* Dobree

874 *ἐλεύθεροί τε* Reiske

884 *κράτει τε* Scaliger, etiam *πιτνοῦντα* Reiske, *ἀκρατοῦντα* Musgrave, *βλέποντα* Elmsley, *κλαίοντα* Orelli, *κατιόντα* Lenting, *πτήσσοντα* Cobet, *χαίρουσα* Kayser, *δαμέντα* Rauchenstein, *ταρβοῦντα* Herwerden, *ἀτυχοῦντα* Wolfg. Bauer, *καμόντα* C. Busche, *ἄκοντα* olim coniciebam, *ἀποροῦντα* Holzner | *κρατοῦντα δή, σῇ* Matthiae, *κρατοῦντα καὖ σῇ* Camper, *παρόντα τῇ σῇ* F. Gu. Schmidt, *κρίνοις τε τῇ σῇ* Hogan 888 *μέμνησ' ὁμοῦ* Porson 888 sq. etiam *μου χὤ* Reiske 889 *ὃ*] *οὗ* Fix

890 sq. delet F. Gu. Schmidt Post 891 lacunam qua Alcmenae *ῥῆσις* hausta sit statuit Musgrave 892 *ἡδὺ χἠ* Herwerden | *εἰ*] *εἴη* Scaliger 892 sqq. *ἐμοὶ χορὸς μὲν ἦδος, ἡ . . χάρις ἐνί γε δαιτὶ εἴχ', ἡδ' εὔχαρις* Musgrave 893 *χάρις εἰνὶ δαιτί* Dindorf, *χάρις ἐν ἀοιδαῖς* Camper, *χάρις ἐνδοθείη* Hartung | *ἔνι τε δαῖτες* Hermann, *ἔνι δαιτί* Bothe 894 *εἴη τ'* Elmsley, *τ'* requirit etiam M. Haupt (*ἡδεῖά τ'*) 897 *πάρος ἀστοχούντων* Reiske 899 *τελεσσιδώτωρ* Hermann

900 *Κρόνου* Aldina 901 *λόγον τιν'* Musgrave, *ὅρον τιν'* Camper 902 *ποτέ σ' ἀφελέσθαι* Elmsley, *τόδε γ' ἀφελέσθαι* Hermann, *τοῦδ' ἀφέσθαι* Herwerden 903 *ὁ δὲ μὴ πιφάσκων* (l. *πιφαύσκων*) Musgrave, *ὁ δὲ μή γε φάσκων* Hermann, *ὁ δὲ μή σφ' ἀέξων* Herwerden 904 *ἀλαίνει* Burges 909 *φρόνημα τὸ λίαν* C. Busche

911 *θεῖος γόνος* Nauck, *θεὸς σὸς γόνος* Kirchhoff 911 et 912 permutabat olim Nauck 912 *ψεύδει* Wolfg. Bauer, *φεύγων* J. Heiland 915 *χροΐζων* Kirchhoff 917 *ὡς, Ὑμέναιε* Musgrave 918 *ἐζύγωσας* vel *ἐξίσωσας* Musgrave, *ἀξιώσας* Elmsley 919 *ξυμφέρετ' αὐτὰ πολλὰ πολλοῖς* Bothe | *τὰ*] *δὲ* Paley

922 sq. *τᾶσδε . . κείνους* F. Gu. Schmidt 923 *ἔσωσε κλεινᾶς* olim Nauck, *ἔσωσ' ἀμύνας* Herwerden, *ἔσωσε κλεινός* C. Busche 924 *ὕβρις* Elmsley | *ὡς θυμὸς* Hermann

932 *πῦρ πνέων* Reiske, *πολυπόρων* Musgrave | *πολυπόνοις σὺν ἀσπίσιν* vel potius *μυρίᾳ ξὺν ἀσπίδι* Elmsley 933 *δίκης*] *τύχης* apogr. Paris. | *πολύ*] *τάχ' ὡς* olim coniciebam 934 *πέρσειν* Canter 935 *τύχας* Aldina, *τύχης* Elmsley

943 *ἐναντίος* Faehse 945 et 948 delet Nauck, 945—48 Schenkl 946 *ὅπου σὺ νῦν* Faust 949 *κατήγαγες*] *κάτω τε γῆς* Reiske, *κατὰ* (vel *κάτω*) *χθονὸς*, versum post 950 transponens, Herwerden 949 sq. *κατῆγες, εἰς . . ἐξαπολλύναι θέλων* Hartung

950 *ὕδρας τε θῆράς τ'*, nisi 951 sq. spurii sint, Paley | *λέγων*] *χθονὸς* Herwerden 953 *μόνον*] *πάρος* Holzner, *τὸ πρὶν* Stadtmueller 959 *κερδανεῖς ἄπλατα* Musgrave

Ante 961 nuntii versum intercidisse putabat olim Nauck 961 *οὐκ ἔστιν ὅσιον* Elmsley Post 962 nuntii versum excidisse suspicatur J. Heiland 963 *τότ'*] *εἶτ'* Kayser 968 *τῇδε πιστεῦσαι* Barnes 969 *μηδὲ φάος* (*φῶς* L. Dindorf) *ὁρᾶν ἔτι* Musgrave, *μηδ' ἔτ' εἰσορᾶν φάος* Erfurdt, *μηδ' ὁρᾶν φάος γ' ἔτι* Hermann

970 *τότ'*] *εἶτ'* Kayser | *δίκης ἀπέτυχε, πρῶτον οὐ θανών* Hartung 970 et 971 permutat Hermann 972 *ὥς τις* Reiske 973 *ἔγωγ'· ἐπεί τοι φημὶ* Naber | *καὶ γάρ φημι* Hermann

981 κἀσύγγνωμον vel κἀσύγγνωστον Musgrave | ἔχειν Fix 982 νεῖκος] μῖσος Nauck 985 τινι olim Elmsley 986 et 991 ἠρόμην Brunck 987 οὐ δῆτα Elmsley, ἤδη δὲ Hermann, εἰδώς γε Kirchhoff

994 νύκτερος θακῶν ἀεί Nauck, νύκτα καὶ μεθ' ἡμέραν vel νυκτὸς ἐνθακῶν λέχει vel νυκτὶ συννοούμενος olim coniciebam, sed sana lectio librorum. Versum delet Czwalina 995 δολώσας Feder, διώξας Dobree, ἀπώσας F. Gu. Schmidt 998 sq. καίπερ ἐχθρὸς ὢν ἀκούσεται γὰρ ἐσθλὰ Nauck 999 ὅμως ἀκούσετ' ἐσθλὰ Cobet | τά γ' ἐσθλὰ Canter, μὲν ἐσθλὰ Scaliger, 'μοῦ γ' ἐσθλὰ Lenting, τις ἐσθλὰ Dindorf, γε τἀσθλὰ Rauchenstein, ἔμοιγ' ἐσθλὰ Wilamowitz | τἄρ' ἐσθλὰ χρηστὸς ὢν vel γ' ἀρέστ' ἀρεστὸς ὢν olim coniciebam

1008 εἴας ἂν Lenting

1010 πρόκωπον Musgrave 1010 sq. τοῖσί θ' vel οὔθ' ἁγνός Elmsley 1011 κατθανεῖν Elmsley 1012 πόλις γ' Lenting, πόλις δ' Hartung | τὸν θεὸν] τοὔνδικον Kayser 1013 πρόσθεν τιθεῖσα τῆς . . πολύ Cobet 1014 προσεῖπας Elmsley, εἰποῦσά γ' Rauchenstein | σε χρὴ Rauchenstein, με χρὴ Holzner 1014 sq. ἔνθεν αὖ (vel ἐνθένδ' οὖν) σὲ χρὴ τὴν προστρόπαιον τήν τε πανάναγνον κλύειν Kayser 1015 τόν τε] τόνδε F. Gu. Schmidt | τόν τ' Ἀγώνιον Musgrave, τὸν παλαμναῖον Kirchhoff | τόν τε γύννιν ἀποκαλεῖν Herwerden, qui olim σ' οὐ προστρόπαιόν μ' ὄντα γενναῖον καλεῖν proponebat

1022—25 ut absurdos delet Herwerden 1024 τὸ γὰρ δρῶσ' Herwerden | τὸ γὰρ σόν, οὐκ ἀπιστήσω χθονί Stadtmueller | σῶμ' οὐ φθόνος κρύψαι χθονί Rauchenstein | ἀποστήσω Reiske | ἀποστήσω χθονός Metzger | οὔ μ' ἀποστήσει χθονός Holzner

1030 θανόντα γάρ μ' εἰ θάψεθ' et 1032 ὑμῖν μὲν olim Kirchhoff 1032 καὶ σῇ μὲν Usener, καὶ γῇ μὲν Rauchenstein 1032 sq. κἀκεῖ μὲν ἀεὶ κείσομαι κατὰ χθονὸς μέτοικος εὔνους καὶ πόλει σωτήριος F. Gu. Schmidt 1038 ἠλώμην Reiske, ἠρούμην H. Stephanus

1040 μήτε νιν Weil 1042—44 ante 1036 collocat, προδόντας 1036 scribens, Usener. Ampliorem lacunam statuit Bergk 1045—52 ex duabus editionibus contaminatos esse suspicatur Bergk

1050 δμῶες, εἴτε χρὴ λύσιν Heath | εἶτα] ἔνθα Madvig | κυσὶ] λύσιν Heath, πυρὶ Elmsley, τάφῳ M. Haupt 1050 sq. εἴτε χρὴ . . κτανόντας, ⟨εἴτε τοῖς φίλοισιν ὡς τάφῳ καλύψαι⟩· μὴ Herwerden | ἔνθα χρῆν κυσὶν δοῦναι, κτανόντες Weil 1052 πατρῴας ἐκβαλεῖς ἐμὲ χθονός Nauck. De lacuna quam ante 1053 statuit Hermann, vide ad v. 629 1053 fort. ἄλλα δοκεῖ 1054 ἐξ ὑμῶν Dobree. De fragmentis huius fabulae vide ad v. 629.

EURIPIDIS

FABULAE

EDIDERUNT

R. PRINZ ET N. WECKLEIN.

VOL. II. PARS V.

HERCULES.

LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI.
MDCCCXCIX.

EURIPIDIS

HERCULES

EDIDIT

N. WECKLEIN.

LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI.
MDCCCXCIX.

LIPSIAE TYPIS B. G. TEUBNERI.

NOTARUM INDEX.

L = codex Laurentianus 32, 2 chartaceus saec. XIV.
l = manus correctrices.
G = codex Laurentianus 172 membranaceus saec. XIV.
g = manus correctrices.

Codices contulerunt H. Hinck et R. Prinz. Aliquot locos Hieron. Vitelli et Aug. Heisenberg a me rogati inspexerunt. Aliam collationem codicis *L* publicavit Wilamowitz in ed. huius fabulae (1895^2), codicis *G* ab Aenea Piccolomini confectam C. Schenkl in disputatione de locis aliquot Euripidis Herculis Pragae a. 1874 edita.

De codice *G* ex *L* derivato (cfr. ad v. 234, 833, 902) et de ceteris vide quae ad Electram praemonita sunt.

ΕΥΡΙΠΙΔΟΥ

ΗΡΑΚΛΗΣ

Ὑπόθεσις Ἡρακλέους.

Ἡρακλῆς γήμας Μεγάραν τὴν Κρέοντος παῖδας ἐξ αὐτῆς ἐγέννησε· καταλιπὼν δὲ τούτους ἐν ταῖς Θήβαις αὐτὸς εἰς Ἄργος ἦλθεν Εὐρυσθεῖ τοὺς ἄθλους ἐκπονήσων. πάντων δὲ περιγενόμενος ἐπὶ πᾶσιν εἰς Ἅιδου κατῆλθεν καὶ πολὺν ἐκεῖ διατρίψας χρόνον δόξαν ἀπέλιπε παρὰ τοῖς ζῶσιν ὡς εἴη τεθνηκώς. στασιάσαντες δὲ οἱ Θηβαῖοι πρὸς τὸν δυνάστην Κρέοντα, Λύκον ἐκ τῆς Εὐβοίας κατήγαγον . . . . .

Τὰ τοῦ δράματος πρόσωπα·

Ἀμφιτρύων.
Μεγάρα.
χορός.
Λύκος.
Ἡρακλῆς.
Ἶρις.
Λύσσα.
ἄγγελος.
Θησεύς.

εὐριπίδου ἡρακλῆς *L*, ἡρακλῆς in ἡρακλέους ὑπόθεσις mutavit *l*.
In personarum indice omiserunt χορός, posuerunt ἡρακλῆς post ἄγγελος, scribunt θησσεύς *LG*. Pro ἄγγελος accommodatius videtur θεράπων scribere.

ΑΜΦΙΤΡΥΩΝ.

Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν,
Ἀργεῖον Ἀμφιτρύων᾽, ὃν Ἀλκαῖός ποτε
ἔτιχθ᾽ ὁ Περσέως, πατέρα τόνδ᾽ Ἡρακλέους;
ὃς τάσδε Θήβας ἔσχον, ἔνθ᾽ ὁ γηγενὴς
σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης
ἔσωσ᾽ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν
τεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυ
Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός.
Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ,
ἧς πάντες ὑμεναίοισι Καδμεῖοί ποτε
λωτῷ συνηλάλαξαν, ἡνίκ᾽ εἰς ἐμοὺς
δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο.
λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ,
Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς
Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν
ὠρέξατ᾽ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν
Ἠλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰς
ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων,
καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν,
ἐξημερῶσαι γαῖαν, εἴθ᾽ Ἥρας ὕπο
κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.
καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,
τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
βέβηκ᾽ ἐς Ἅιδου τὸν τρισώματον κύνα

εὐριπίδου ἡρακλῆς superscr. *lG* 1 personae notam om. *L*, add. *l* | *οἶδε lG* 2 *ἀμφιτρύωνα* mut. in *ἀμφιτρύων᾽ L* 3 *ἔτιχθ᾽*] Barnes, *ἔτικτεν LG* | *Ἡρακλέους*] Porsoni monitu Hermann, *ἡρακλέος LG* 4 *ἔσχον*] Naber, *ἔσχεν LG* 9 *γίνεται LG* 10 *ἧς*] Reiske, *ἣν LG* 11 *λοτῷ LG* 15 *κυκλωπίαν G*, *κυκλωπείαν L* 18 *μ᾽ οἰκεῖν* Herwerden 19 *καθόδου*] Reiske, *καθόλου LG* 20 *ὕπο*] fort. *θεοῦ* 23 *τενάρου* mut. in *ταινάρου G*

ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.
γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,
τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς
Ἀμφίον᾽ ἠδὲ Ζῆθον, ἐκγόνω Διός.
οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,
Καδμεῖος οὐκ ὤν, ἀλλ᾽ ἀπ᾽ Εὐβοίας μολών,
κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,
στάσει νοσοῦσαν τήνδ᾽ ἐπεσπεσὼν πόλιν.
ἡμῖν δὲ κῆδος ἐς Κρέοντ᾽ ἀνημμένον
κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.
τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς
ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος
τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει
κτανὼν δάμαρτά θ᾽, ὡς φόνῳ σβέσῃ φόνον,
κἄμ᾽, εἴ τι δὴ χρὴ κἄμ᾽ ἐν ἀνδράσιν λέγειν
γέροντ᾽ ἀρχεῖον, μή ποθ᾽ οἵδ᾽ ἠνδρωμένοι
μήτρῳ συνεκπράξωσιν αἵματος δίκην.
ἐγὼ δέ· λείπει γάρ με τοῖσδ᾽ ἐν δώμασιν
τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς
μέλαιναν ὄρφνην εἰσέβαινε παῖς ἐμός·
σὺν μητρί, τέκνα μὴ θάνωσ᾽ Ἡρακλέους,
βωμὸν καθίζω τόνδε σωτῆρος Διός,
ὃν καλλινίκου δορὸς ἄγαλμ᾽ ἱδρύσατο
Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος.
πάντων δὲ χρεῖοι τάσδ᾽ ἕδρας φυλάσσομεν,
σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ
πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι
δόμων καθήμεθ᾽ ἀπορίᾳ σωτηρίας.

27 εὐνάτωρ Nauck 28 τῆς ἑπταπύργου τῆσδε . . πόλεως Nauck 30 ἀμφίονα *L*, ἀμφίον᾽ *lG* 35 ἀνημμένον] amicus Musgravii, ἀνηγμένον *LG* 36 γίνεται *LG* 38 καινὸς] Elmsley, κλεινὸς *LG* 40 δάμαρτά θ᾽] Canter, δάμαρτα *L*, δάμαρτ᾽ *lG* 43 μήτρῳ συνεκπράξωσιν] Naber, μήτρωσιν ἐκπράξωσιν *LG*. Cfr. Poll. III 16 μητρὸς πατήρ· τοῦτον δ᾽ Εὐριπίδης μήτρωα ὠνόμασεν et infra v. 547 44 fort. τοῖσδε δώμασιν 47 ἡρακλέος *LG*. Versum delet Nauck 49 ἱδρύσατο *L*, ᾐτήσατο *G* 53 sq. delet Usener 53 πλευρὰν Elmsley

φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους,
οἳ δ' ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.
τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία·
ἧς μήποθ' ὅστις καὶ μέσως εὔνους ἐμοὶ
τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.

ΜΕΓΑΡΑ.

ὦ πρέσβυ, Ταφίων ὅς ποτ' ἐξεῖλες πόλιν
στρατηλατήσας κλεινὰ Καδμείων δορός,
ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.
ἐγὼ γὰρ οὔτ' ἐς πατέρ' ἀπηλάθην τύχης,
ὃς εἵνεκ' ὄλβου μέγας ἐκομπάσθη ποτέ,
ἔχων τυραννίδ', ἧς μακραὶ λόγχαι πέρι
πηδῶσ' ἔρωτι σώματ' εἰς εὐδαίμονα,
ἔχων δὲ τέκνα· κἄμ' ἔδωκε παιδὶ σῷ
ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.
καὶ νῦν ἐκεῖνα μὲν θανόντ' ἀνέπτατο,
ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον,
οἵ θ' Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς
σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένους.
οἳ δ' εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων,
ὦ μῆτερ, αὐδᾷ, ποῦ πατὴρ ἄπεστι γῆς;
τί δρᾷ, πόθ' ἥξει; τῷ νέῳ δ' ἐσφαλμένοι
ζητοῦσι τὸν τεκόντ'· ἐγὼ δὲ διαφέρω
λόγοισι μυθεύουσα. θαυμάζων δ' ὅταν
πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα,
ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ.
νῦν οὖν τίν' ἐλπίδ' ἢ πόρον σωτηρίας
ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.
ὡς οὔτε γαίας ὅρι' ἂν ἐκβαῖμεν λάθρᾳ·

55 in marg. ὡραῖον adscr. *l* 58 μέσος *G* 61 fort. Καδμείου 62 θείων Ps. Justin. expos. rect. fid. 8 (οὐδὲν γὰρ ἀνθρώποις τῶν θείων σαφές), θεῶν *LG* 64 ὃς *l*, ὡς *LG* | οὕνεκ' ὄλβου] Canter, οὐκ ἐν ὄλβω *LG* 65 sq. fort. ἢ μακραῖς λόγχαις ὅπως δεινοῖς ἔρωσι πάντοθεν τοξεύεται ex frgm. 850 N. 69 θανόντ'] ἀνόνητ' Madvig 71 ὑπὸ πτεροῖς] Pierson, ὑποπτέρους *LG* 72 ὑφειμένους] Kirchhoff, ὑφειμένη *LG* 74 ποῦ] Elmsley, ποῖ *LG* | πατὴρ *L*, σωτὴρ *G* 77 fort. λόγοισιν εὐθυμοῦσα. Cfr. Aesch. frg. 350, 1 | θαυμάζων] Kirchhoff, θαυμάζω *LG* 78 πᾶς *LG*, πᾶς τ' *l* 79 ἀνίστησι *L*, ἀνίστησιν *lG* 80 πόρον] Musgrave, πέδον *LG* 81 ἐξευμαρίζεις Nauck, ἐξευτρεπίζῃ R. Prinz

φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατ᾽ ἐξόδους·
οὔτ᾽ ἐν φίλοισιν ἐλπίδες σωτηρίας
ἔτ᾽ εἰσὶν ἡμῖν. ἥντιν᾽ οὖν γνώμην ἔχεις
λέγ᾽ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ,
χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.
AM. ὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε
φαύλως περαίνειν σπουδάσαντ᾽ ἄνευ πόνου.
ME. λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος;
AM. καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.
ME. κἀγώ· δοκεῖν δὲ τἀδόκητ᾽ οὐ χρή, γέρον.
AM. ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστ᾽ ἄκη.
ME. ὁ δ᾽ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος.
AM. γένοιτό τἄν, ὦ θύγατερ, οὔριος δρόμος
ἐκ τῶν παρόντων τῶνδ᾽ ἐμοὶ καὶ σοὶ κακῶν,
ἔλθοι τ᾽ ἔτ᾽ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.
ἀλλ᾽ ἡσύχαζε καὶ δακρυρρόους τέκνων
πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις,
κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.
κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,
καὶ πνεύματ᾽ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει·
[οἵ τ᾽ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς.]
ἐξίσταται γὰρ πάντ᾽ ἀπ᾽ ἀλλήλων δίχα.
οὗτος δ᾽ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι
πέποιθεν αἰεί· τὸ δ᾽ ἀπορεῖν ἀνδρὸς κακοῦ.

ΧΟΡΟΣ.

ὑψόροφα μέλαθρα stroph.
καὶ γεραιὰ δέμνι᾽, ἀμφὶ βάκτροις
ἔρεισμα θέμενος, ἐστάλην ἰηλέμων
γέρων ἀοιδὸς ὥστε πολιὸς ὄρνις,

83 κρείσσονες *g*, κρέσσονες *L*, κρέσονες *G* 86 κεινόν *G*, corr. *g* 87 χρόνω *G*, corr. *g*, πόνον R. Prinz 89 περαίνειν] Reiske, παραινεῖν *LG* | πόνου] fort. χρόνου 90 προσδεῖ σ᾽ *l* 91—95 lineolae pro notis praefixae in *LG* 94 με] γε Dobree 95 γένοιτο τἄν] Erfurdt, γένοιτ᾽ ἂν *LG* 97 τέτ᾽ ἂν *LG* | εὐνάτωρ Nauck 98 τέκνων *L*, τέκνον *lG* 101 βροτοῖς αἱ ξυμφοραί schol. Pind. Pyth. 3, 160 103 omittit Stob. fl. 110, 7 qui 101—106 laudat, delevit Nauck 104 μεθίσταται Stobaeus 105 ἐλπίσιν *l* 106 αἰεί *LG*, sed ιεί in lit. scr. *l* 107 ὑψόροφα] Musgrave, ὑπώροφα *LG* 109 ἰαλέμων Hermann 110 γέρων] Nauck, γόων *LG*

ἔπεα μόνον καὶ δόκημα νυκτερωπὸν
ἐννύχων ὀνείρων,
τρομερὰ μέν, ἀλλ' ὅμως πρόθυμα.
ὦ τέκεα πατρὸς ἀπάτορ', ὦ
γεραιὲ σύ τε τάλαινα μᾶ-
τερ, ἃ τὸν Ἀίδα δόμοις
πόσιν ἀναστενάζεις.

μὴ πόδα προκάμητε antistr.
βαρύ τε κῶλον ὥστε πρὸς πετραῖον
λέπας ζυγηφόρων ἄναντες ἅρματος
βάρος φέρον τροχηλάτοιο πώλων.
λαβοῦ χερῶν καὶ πέπλων, ὅτου λέλοιπε
ποδὸς ἀμαυρὸν ἴχνος·
γέρων γέροντα παρακόμιζε,
τὸ πάρος ἐν ἡλίκων πόνοις
ᾧ ξύνοπλα δόρατα νέα νέῳ
ξυνῆν ποτ', εὐκλεεστάτας
πατρίδος οὐκ ὀνείδη.

ἴδετε, πατρὸς ὡς
γοργῶπες αἵδε προσφερεῖς
ὀμμάτων αὐγαί,
τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων
οὐδ' ἀποίχεται χάρις.
Ἑλλὰς ὦ ξυμμάχους
οἵους οἵους ὀλέσασα
τούσδ' ἀπεστερήσῃ.

111 ἔπεα] ὄνομα Plut. Mor. 1066 C, ἔπη Dindorf, ψόφος Nauck 112 ἐννύχων] ἐνυπνίων Herwerden 113 μὲν] Tyrwhitt, μόνον *LG* 114 ὦ τέκεα] Hermann, ἰὼ τέκεα τέκεα *LG* 119 πόδα προκάμητε] Musgrave, προκάμητε πόδα *LG* 121 ζυγηφόρων ἄναντες ἅρματος] scripsi, ζυγηφόρον πῶλον ἀνέντες ὡς *LG* 122 πώλων] scripsi, πώλου *LG* 123 χερὸς Wilamowitz 125 παρκόμιζε olim Nauck 126 πόνοισ* *L*, πόνοισιν *G* 127 ξύνοχα Pflugk | δούρατα *l* | νέα om. *G* 128 ξυνῆν ποτ'] fort. ξυνῆπτον 130 in marg. γρ. πατέρα *l*, quod delevit alia manus 132 sq. fort. ὀμμάτων αὐγαὶ τέκνων, τὸ δὲ κακοτυχὲς ἐλλέλοιπεν εὐγένειαν 133 δὲ *LG*, δὲ δὴ *l* 134 ἀπήχεται *G* 136 ὀλέσασα fort. delendum 137 ἀπεστερήσῃ] L. Dindorf, ἀποστερήσῃ *LG*

ἀλλ' εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς
Λύκον περῶντα τῶνδε δωμάτων πέλας.

ΛΥΚΟΣ.

τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,
εἰ χρή μ', ἐρωτῶ· χρὴ δ', ἐπεί γε δεσπότης
ὑμῶν καθέστηχ', ἱστορῶν ἃ βούλομαι.
τίν' ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;
τίν' ἐλπίδ' ἀλκήν τ' εἰσορᾶτε μὴ θανεῖν;
ἢ τὸν παρ' Ἅιδη πατέρα τῶνδε κείμενον
πιστεύεθ' ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν
τὸ πένθος αἴρεσθ', εἰ θανεῖν ὑμᾶς χρεών,
σὺ μὲν καθ' Ἑλλάδ' ἐκβαλὼν κόμπους κενούς,
ὡς σύγγαμός σοι Ζεὺς τέκοι νέον,
σὺ δ' ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.
τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει,
ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν
ἢ τὸν Νέμειον θῆρ'; ὃν ἐν βρόχοις ἑλὼν
βραχίονός φησ' ἀγχόναισιν ἐξελεῖν.
τοῖσδ' ἐξαγωνίζεσθε; τῶνδ' ἄρ' εἵνεκα
τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών;
ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας
θηρῶν ἐν αἰχμῇ, τἄλλα δ' οὐδὲν ἄλκιμος,
ὃς οὔποτ' ἀσπίδ' ἔσχε πρὸς λαιᾷ χερὶ
οὐδ' ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξ' ἔχων,
κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν.
ἀνδρὸς δ' ἔλεγχος οὐχὶ τόξ' εὐψυχίας,
ἀλλ' ὃς μένων βλέπει τε κἀντιδέρκεται
δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,

140 Lyci notam hic omissam versui 141 praefigunt *LG*, corr. Barnes 141 *ἐπεὶ 'γὼ* Blaydes 142 *καθέστηκ' G* et *κ'* in litura scripto *L* | *ἱστορῶν*] Naber, *ἱστορεῖν LG* 145 *τόνδε G* 146 *ὡς*] Matthiae, *ὥσθ' LG* 148 *κενοὺς L*, *καινοὺς G* 149 *τέκοι νέον LG*, *λείπει* adscr. *l*, *γόνον* addidit *p*. *ἐκοινώνει λέχους* Pflugk, fort. *τέκοι κοινὸν γόνον* 151—6 post 164 collocat Schenkl 155 *οὕνεκα G*, *οὕνεκεν L* 157 *ὃ δ' ἔσχε* Wilamowitz 159 *ἔσχε*] fort. *εἶχε*. Cfr. 157 161 *ὅπλων* Elmsley 163 *βλέπει*] *πρέπει* F. Gu. Schmidt 164 fort. *τραχεῖαν ἄλοκα (ὦλκα) τάξιν ἐμβεβὼς δορός*

ἀλλ᾽ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν
Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.
οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὶ
χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην.
ΑΜ. τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει
παιδός· τὸ δ᾽ εἰς ἔμ᾽, Ἡράκλεις, ἐμοὶ μέλει
λόγοισι τὴν τοῦδ᾽ ἀμαθίαν ὑπὲρ σέθεν
δεῖξαι· κακῶς γάρ σ᾽ οὐκ ἐατέον κλύειν.
πρῶτον μὲν οὖν τἄρρητ᾽· ἐν ἀρρήτοισι γὰρ
τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες·
σὺν μάρτυσιν θεοῖς δεῖ μ᾽ ἀπαλλάξαι σέθεν.
Διὸς κεραυνὸν δ᾽ ἠρόμην τέθριππά τε,
ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν
Γίγασι πλευροῖς πτήν᾽ ἐναρμόσας βέλη
τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν·
τετρασκελές θ᾽ ὕβρισμα, Κενταύρων γένος,
Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων,
ἐροῦ τίν᾽ ἄνδρ᾽ ἄριστον ἐκκρίνειαν ἂν
ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν.
Δίρφυν τ᾽ ἐρωτῶν ἥ σ᾽ ἔθρεψ᾽ Ἀβαντίδα,
οὐκ ἄν σ᾽ ἐπαινέσειεν· οὐ γὰρ ἔσθ᾽ ὅπου
ἐσθλόν τι δράσας μάρτυρ᾽ ἂν λάβοις πάτραν.
τὸ πάνσοφον δ᾽ εὕρημα, τοξήρη σάγην,
μέμφῃ· κλύων νῦν τἀπ᾽ ἐμοῦ σοφὸς γενοῦ.
ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων
[καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς
αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας,]
θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι

---

168 sq. ἐμοὶ] Camper, ἐμοὺς *LG* | fort. τιμωρούς ποτε χρῄζω γενέσθαι τῶν δεδραμένων ἐμοί   169 δεδραμένων apogr. Paris., δεδρασμένων *LG*   171 fort. ἐμοῖς   175 δειλίαν *G*, σ super λ scr. *g* | ὦ Ἡράκλεις Plut. Cat. min. 52   176 μάρτυσι *G*   177 κεραυνὸν ἱστόρει Kayser, fort. κεραυνέ, δεῦρό μοι (δεῦρό μοι Reiske)   183 ἐκκρίνειαν] Dobree, ἐγκρίνειαν *LG*   184 delet Herwerden   185 Δίρφυν] Musgrave, δίρφην *LG*, νύμφην *g* | Δίρφυς δ᾽ Ἐρετρίας . . Ἀβαντίδος Hartung. Fort. ante 185 lacuna statuenda   186 σ᾽ ἐπαινέσειεν] Reiske, ἐπαινέσειεν *L*, γ᾽ ἐπαινέσειεν *lG*   188 σαγήν Dindorf ex Herodiani praecepto   189 γενοῦ] Barnes, γίνου *LG*   191 sq. delevi   191 ᾽γαθοῖς *LG*   193 τὲ *L*, δὲ *G*

θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·
ὅσοι δὲ τόξοις χεῖρ' ἔχουσιν εὔστοχον,
ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς
ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,
ἑκὰς δ' ἀφεστὼς πολεμίους ἀμύνεται
τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν
τὸ σῶμά τ' οὐ δίδωσι τοῖς ἐναντίοις,
ἐν εὐφυλάκτῳ δ' ἐστί· τοῦτο δ' ἐν μάχῃ
σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς
σῴζειν τὸ σῶμα, μὴ 'κ τύχης ὡρμισμένον.
λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν
γνώμην ἔχουσι τῶν καθεστώτων πέρι.
παῖδας δὲ δὴ τί τούσδ' ἀποκτεῖναι θέλεις;
τί σ' οἵδ' ἔδρασαν; ἕν τί σ' ἡγοῦμαι σοφόν,
εἰ τῶν ἀρίστων τἄκγον' αὐτὸς ὢν κακὸς
δέδοικας. ἀλλὰ τοῦθ' ὅμως ἡμῖν βαρύ,
εἰ δειλίας σῆς κατθανούμεθ' εἵνεκα,
ὃ χρῆν σ' ὑφ' ἡμῶν τῶν ἀμεινόνων παθεῖν,
εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
εἰ δ' οὖν ἔχειν γῆς σκῆπτρα τῆσδ' αὐτὸς θέλεις,
ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·
βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν,
ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ.
φεῦ·
ὦ γαῖα Κάδμου· καὶ γὰρ εἰς σ' ἀφίξομαι
λόγους ὀνειδιστῆρας ἐνδατούμενος·
τοιαῦτ' ἀμύνεθ' Ἡρακλεῖ τέκνοισί τε;
ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν
Θήβαις ἔθηκεν ὄμμ' ἐλεύθερον βλέπειν.
οὐδ' Ἑλλάδ' ᾔνεσ' οὐδ' ἀνέξομαί ποτε
σιγῶν, κακίστην λαμβάνων ἐς παῖδ' ἐμόν,

194 *μίαν*] Tyrwhitt, *γ' ἂν LG* 203 *ὡρμισμένον*] Reiske, *ὡρμισμένους LG* 204 *λόγοισι G* 208 *ἀριστέων* Nauck | *τἄγκον' G* 212 v. suspectus 215 *βίᾳ . . βίαν*] Reiske, *βίαν . . λίαν LG* 216 *θεός . . μεταβαλὼν* apogr. Paris. 217 *εἴς σ' Lg, εἰ σ' G* 218 *λόγοις ὀνειδιστῆρσιν* Blaydes (fort. *ὀνειδιστῆρσί σ'*) 219 *τοιαῦθ' L, τοιαῦτ' l* 220 *Μινύαις ὃς εἷς ἅπασι* Elmsley, *Μινύαισιν εἷς ὃς πᾶσι* anonymus

ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα
φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων
χέρσῳ τ' ἀμοιβὰς ὧν ἐμόχθησεν πατήρ.
τὰ δ', ὦ τέκν', ὑμῖν οὔτε Θηβαίων πόλις
οὔθ' Ἑλλὰς ἀρκεῖ· πρὸς δ' ἔμ' ἀσθενῆ φίλον
δεδόρκατ', οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.
ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,
γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
εἰ δ' ἢ νέος τε κἄτι σώματος κρατῶν,
λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους
καθῃμάτωσ' ἄν, ὥστ' Ἀτλαντικῶν πέραν
φεύγειν ὅρων νιν δειλίᾳ τοὐμὸν δόρυ.

ΧΟ. ἆρ' οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ
θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν;

ΛΥΚ. σὺ μὲν λέγ' ἡμᾶς οἷς πεπύργωσαι λόγοις,
ἐγὼ δὲ δράσω σ' ἀντὶ τῶν λόγων κακῶς.
ἄγ', οἳ μὲν Ἑλικῶν', οἳ δὲ Παρνασοῦ πτυχὰς
τέμνειν ἄνωχθ' ἐλθόντες ὑλουργοὺς δρυὸς
κορμούς· ἐπειδὰν δ' ἐσκομισθῶσιν πόλει,
βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
ἐμπίπρατ' αὐτῶν καὶ πυροῦτε σώματα
πάντων, ἵν' εἰδῶσ' οὕνεκ' οὐχ ὁ κατθανὼν
κρατεῖ χθονὸς τῆσδ', ἀλλ' ἐγὼ τὰ νῦν τάδε.
ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι
γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου
τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ
δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.

---

224 χρῆν] χρὴν apogr. Paris., χρὴ *LG* | τῆσδε *G*, τοῖσδε *g* 226 χέρσῳ] Nauck, χέρσον *LG* ἐμόχθησας *LG*, ἐμόχθησεν *l* | πατήρ] Reiske, χάριν *LG* 227 τὰ δ', ὦ] Elmsley, τάδ' οὐ *LG* | τέκνα *L*, τέκν' *lG* 228 ἐμέ *L*, ἔμ' *lG* | φίλον *G*, φίλου *L* 229 ψόφων *Lg*, ψόφον *lG* 232 ἦν *LG* | κἄτι σώματος] fort. καὶ βραχίονος 234 ὥστ' *L* (sic scr. ut facile ἔστ' legas), ἔστ' *G* | πέραν *LG*, πέρα *l* 235 νιν] Elmsley, ἂν *LG* 236 chori nota deest in *LG* | λόγοισι *G*, corr. *g* | οἱ 'γαθοὶ *LG* 237 θνητῶν] fort. γνώμην 239 σε *L*, σ' *lG* 240 ἄγε *L*, ἄγ' *l* | πτύχας *LG* 241 ἐλθόντες] Dobree, ἐλθόντας *LG* 243 βωμὸν] Brodeau, βωμῶν *LG* 244 καὶ πυροῦται *G*, corr. *g*, fort. κἀκπυροῦτε 245 οὐχ ὁ corr. apogr. Paris., οὐ *LG* 246 τάδε] ὅδε Herwerden 248 στενάξετε] Heath, στενάζετε *LG*

ΧΟ. ὦ γῆς λοχεύμαθ᾽, οὓς Ἄρης σπείρει ποτὲ
λάβρον δράκοντος ἐξερημώσας γένυν,
οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
ἀρεῖτε καὶ τοῦδ᾽ ἀνδρὸς ἀνόσιον κάρα
καθαιματώσεθ᾽, ὅστις οὐ Καδμεῖος ὢν
ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;
ἀλλ᾽ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ,
οὐδ᾽ ἁπόνησα πόλλ᾽ ἐγὼ καμὼν χερὶ
ἕξεις· ἀπέρρων δ᾽ ἔνθεν ἦλθες ἐνθάδε,
ὕβριζ᾽· ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
τοὺς Ἡρακλείους παῖδας· οὐ τοσόνδε γῆς
ἔνερθ᾽ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
ὃ δ᾽ ὠφελήσας ἀξίων οὐ τυγχάνει·
κἄπειτα πράσσω πόλλ᾽ ἐγώ, φίλους ἐμοὺς
θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
ἐν δ᾽ ἀσθενείᾳ τὸν πόθον διώλεσας.
ἐπεί σ᾽ ἔπαυσ᾽ ἂν δοῦλον ἐννέποντά με
καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν,
ἐν αἷς σὺ χαίρεις. οὐ γὰρ εὖ φρονεῖ πόλις
στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν·
οὐ γάρ ποτ᾽ ἂν σὲ δεσπότην ἐκτήσατο.

ΜΕ. γέροντες, αἰνῶ· τῶν φίλων γὰρ εἵνεκα
ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών·
ἡμῶν δ᾽ ἕκατι δεσπόταις θυμούμενοι
πάθητε μηδέν. τῆς δ᾽ ἐμῆς, Ἀμφιτρύων,
γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ
ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν

---

252 *ΧΟ.*] H. Stephanus, *Ἀμφ.* *LG* | *λοχεύμαθ᾽, οὓς*] Pierson, *λόχευμα τοὺς* *LG* | *σπείρεις* *LG*, *σπείρει* *l* 254 *ἐρείσματα*] H. Stephanus, *ὁρίσματα* *LG* 255 *αἱρεῖτε* et in marg. *ἀρεῖτε* *L*, *ἀρεῖτε* *G* 256 *καθαιματώσετε* *LG*, *καθαιματώσετ᾽* *l*, *καθαιματώσεθ᾽* *g* 257 *νέων*] *ἐτῶν* Reiske | *τῶν νέων ἐπηλύδων* Kirchhoff 259 *ἃ πόνησα* *LG*, *ἂν ἐπόνησα* *l* 269 *πόθον* Plut. Mor. 793 C, *πότμον* *LG* 272 *χαίρεις*] fort. *χλίεις* 274 *ἄν σε* *LG* 275 *οὕνεκα* *LG* 280 *ἐγὼ φιλῶ μὲν τἀμὰ τέκνα — πῶς γὰρ οὔ; —* Cobet

δεινὸν νομίζω· τῷ δ' ἀναγκαίῳ τρόπῳ
ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτῶν.
ἡμᾶς δ', ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν
μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων
διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·
σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,
ὥστ' οὐκ ἀνεκτὸν δειλίας θανεῖν σ' ὕπο·
οὑμὸς δ' ἀμαρτύρητος οὐκ ἔστιν πόσις,
ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς
κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ·
ἐμοί τε μίμημ' ἀνδρὸς οὐκ ἀπωστέον.
σκέψαι δὲ τὴν σὴν ἐλπίδ' ᾗ λογίζομαι·
ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο·
καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;
ἀλλ' ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;
ἥκιστα· φεύγειν σκαιὸν ἄνδρ' ἐχθρὸν χρεών,
σοφοῖσι δ' εἴκειν καὶ τεθραμμένοις καλῶς·
ῥᾷον γὰρ αἰδοῦς ὑποβαλὼν φίλ' ἂν τύχοις.
ἤδη δ' ἐσῆλθέ μ' εἰ παραιτησαίμεθα
φυγὰς τέκνων τόνδ'· ἀλλὰ καὶ τόδ' ἄθλιον,
πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν·
ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις
ἓν ἦμαρ ἡδὺ βλέμμ' ἔχειν φασὶν μόνον.
τόλμα μεθ' ἡμῶν θάνατον, ὃς μένει σ' ὅμως.
προκαλούμεθ' εὐγένειαν, ὦ γέρον, σέθεν·
τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,
πρόθυμός ἐστιν, ἡ προθυμία δ' ἄφρων·

---

282 sq. *ἀναγκαίῳ βροτῶν . . ἡγοῦμαι τρόπον* Nauck 283 *βροτῶν*] Porson, *βροτόν LG* 284 *δεῖ* om. *G* 285 *ἐχθροῖσι L*, *ν* add. *l* 286 *διδόντας*] *ὀφλόντας* Nauck | *οὑμοὶ LG*, in marg. *ὃ ἐμοὶ L* 290 *οὐκ ἔστιν*] Herwerden, *εὐκλεὴς LG* (ex v. 288) 293 *αἰσχροῖσι*] H. Stephanus, *ἐχθροῖσι LG* 296 *ἥξει G*, corr. *g* | *ὕπο*] *ἄνω* Nauck 301 *ὑποβαλὼν*] Brunck, *ὑπολαβὼν LG* | *φίλ' ἂν τύχοις*] H. Stephanus, *φίλ' ἂν τέμοις LG*, in marg. *γρ. φίλ' ἂν τελοῖς L*, *τελοῖς* etiam *g* 303 *τόνδ'*] scripsi, *τῶνδ' LG* 305 *φεύγουσι L*, *ν* add. *l* | *φίλοις*] Matthiae, *φίλοι LG* 307 *ὅμως*] fort. *ὁμῶς* 308 *προκαλούμεθ'* litera post *προ* erasa *L* 309 *ἐκμοχθῇ G*, *ἐκμοχθεῖ g*

ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
ΧΟ. εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
ἦν τίς σ' ὑβρίζων, ῥᾳδίως ἔπαυσά τἄν·
νῦν δ' οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων.
ΑΜ. οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
θανεῖν ἐρύκει μ', ἀλλὰ παιδὶ βούλομαι
σῶσαι τέκν'· ἄλλως δ' ἀδυνάτων ἔοικ' ἐρᾶν.
ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη
κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο.
μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·
κτεῖνόν με καὶ τήνδ' ἀθλίαν παίδων πάρος,
ὡς μὴ τέκν' εἰσίδωμεν, ἀνόσιον θέαν,
ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
πατρός τε πατέρα. τἄλλα δ' ᾗ πρόθυμος εἶ
πρᾶσσ'· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ οὐ θανεῖν.
ΜΕ. κἀγώ σ' ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
ἡμῖν ἵν' ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ·
κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
δόμους ἀνοίξας· νῦν γὰρ ἐκκεκλῄμεθα·
ὡς ἀλλὰ ταῦτά γ' ἀπολάχωσ' οἴκων πατρός.
ΛΥΚ. ἔσται τάδ'· οἴγειν κλῇθρα προσπόλοις λέγω.
κοσμεῖσθ' ἔσω μολόντες· οὐ φθονῶ πέπλων.
ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν,
ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί.
ΜΕ. ὦ τέκν', ὁμαρτεῖτ' ἀθλίῳ μητρὸς ποδὶ
πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
ἄλλοι κρατοῦσι, τὸ δ' ὄνομ' ἔσθ' ἡμῶν ἔτι.
ΑΜ. ὦ Ζεῦ, μάτην ἄρ' ὁμόγαμόν σ' ἐκτησάμην,
μάτην δὲ παιδὸς τὸν νεὼν ἐκλῄζομεν·

---

311 *χρεὼν*] Porson, *θεῶν LG* 313 *ἔπαυσά τἄν*] Hartung, *ἐπαύσατ' ἄν LG* 320 *πέτρας*] Brodeau, *πάτρας LG* 323 *εἰσίδω μὲν G* 325 *ᾗ*] Matthiae, *εἰ LG* 326 *μὴ οὐ*] Herwerden, *μὴ LG* 328 *ἡμῖν* om. *LG*, add. manus tertia in *L*, man. sec. superscripserat *λείπει τμῆμα τοῦ στίχου* 329 *προσθεῖναι*] *περιθεῖναι* Cobet 330 *δόμος G*, corr. *g* | *ἐκκεκλείσμεθα LG* 331 fort. *τοῦτο* 336 *τέκνα L*, *τέκν' lG* 338 *ἔτι*] *μόνον* Nauck 340 *παιδὸς τὸν νεὼν LG*, *παιδὸς τοι νεὼν l*, fort. *παιδὸς κοινὸν ὄνομ'*

σὺ δ' ἦσθ' ἄρ' ἧσσον ἢ 'δόκεις εἶναι φίλος.
ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·
παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.
σὺ δ' ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,
σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.
ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς.

ΧΟ. αἴλινον μὲν ἐπ' εὐτυχεῖ — stroph.
μολπᾷ Φοῖβος ἰαχεῖ,
τὰν καλλίφθογγον κιθάραν
ἐλαύνων πλήκτρῳ χρυσέῳ·
ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τ' ἐς ὄρφναν
μολόντα παῖδ' εἴτε Διός νιν εἴπω
εἴτ' Ἀμφιτρύωνος ἶνιν,
ὑμνῆσαι στεφάνωμα μό-
χθων δι' εὐλογίας θέλω.
γενναίων δ' ἀρεταὶ πόνων
τοῖς θανοῦσιν ἄγαλμα.

πρῶτον μὲν Διὸς ἄλσος
ἠρήμωσε λέοντος,
πυρσῷ δ' ἀμφεκαλύφθη
ξανθὸν κρᾶτ' ἐπινωτίσας
δεινῷ χάσματι θηρός·

τάν τ' ὀρεινόμον ἀγρίων — antistr.
Κενταύρων ποτὲ γένναν
ἔστρωσεν τόξοις φονίοις,
ἐναίρων πτανοῖς βέλεσιν.
ξύνοιδε Πηνειὸς ὁ καλλιδίνας
μακραί τ' ἄρουραι πεδίων ἄκαρποι

341 ἧσσον] Fix, ἥσσων *LG* 344—7 v. suspecti 349 μολπᾷ etiam Athen. XIV p. 619 C, fort. πότμῳ. Cfr. Iph. A. 1523 | fort. ἰάχει 350 καλλίφθογγον] H. Stephanus, καλλίφθιτον *LG* 351 πλήκτω *G* 352 ὄρφνην *LG* 354 ἶνιν *LG*, superscr. υἱὸν *L* 356 μόχθρων *G*, corr. *g* 361 πυρσοῦ H. Stephanus | ἀφεκαλύφθη *G*, μ inseruit *g* 364 ὀρεινόμον] Canter, ὀρεινόμων *LG* 366 ἔστρωσεν] Reiske, ἔτρωσε *LG* 369 μακραί τ' ἄρουραι πεδίον τ' Ἀναυροῦ Herwerden, malim μακραί τ' Ἀναύρου πεδίων ἄρουραι

καὶ Πηλιάδες θεράπναι
σύγχορτοί τ' Ὀμόλας ἔναυ-
λοι, πεύκαισιν ὅθεν χέρας
πληροῦντες χθόνα Θεσσαλῶν
ἱππείαις ἐδάμαζον·

τάν τε χρυσοκάρανον
δόρκα ποικιλόνωτον
συλήτειραν ἀγρωστᾶν
κτείνας, θηροφόνον θεὰν
Οἰνωᾶτιν ἀγάλλει·

τεθρίππων τ' ἐπέβα stroph.
καὶ ψαλίοις ἐδάμασε πώλους
Διομήδεος, αἳ φονίαισι φάτναις
ἀχάλιν' ἐθόαζον
κάθαιμα σῖτα γένυσι, χαρμοναῖσιν
ἀνδροβρῶσι δυστράπεζοι·
περῶν δ' ἀργυρορρύταν Ἕβρον
διεπέρασε μόχθον,
Μυκηναίῳ πονῶν τυράννῳ.

ἄν τε Μηλιάδ' ἀκτὰν
Ἀναύρου παρὰ πηγὰς
Κύκνον ξεινοδαΐκταν
τόξοις ὤλεσεν, Ἀμφαναί-
ας οἰκήτορ' ἄμικτον·

ὑμνῳδῶν τε κορᾶν antistr.
ἤλυθεν ἑσπέριον ἐς αὐλάν,

370 *θεράπιναι G*, *θεράπαιναι g* 374 *ἐδάμαζον*] fort. *ἐθόαζον*. Cfr. Phoen. 794 376 *δόρκα*] Dindorf, *δόρκαν LG* 377 *σῦν τ' ἀτηρὸν* Wakefield | *ἀγρωστᾶν*] Canter, *ἀγρώσταν L*, *ἀγγρώσταν G*, fort. *ἀγρωτᾶν* 379 *Οἰνωᾶτιν*] ex Hesychio, *οἰνόα τίν' LG*, in marg. *γρ. τὴν ἀγάλλει* scripto *ζ* super *ει L* 382 fort. *φονίοισι* 383 *ἐδάϊζον* Hartung 384 *κάθαιμα*] Brodeau, *καθ' αἷμα LG* | *γέννυσι l* 385 *ἀνδροβρῶσι* in apogr. Paris., *ἀνδροβῶσι LG* 386 *περῶν*] Dindorf, *πέραν LG* | *ἀργυρορύταν G* | *ἕβρον LG*, *ἔβρον l* 387 *διεπέρασ' LG*, *ἐξεπέρασ' l*, *ἐξέπραξε* (vel *ἐξέπρασσε*) Dindorf | *μόχθον*] Musgrave, *ὄχθον LG* 389 *ἄν τε*] Musgrave, *τάν τε LG* | *Μηλιάδ'*] Hermann, *Πηλιάδ' LG* 391 *Κύκνον ξεινοδαΐκταν*] Pflugk, *κύκνον δὲ ξενοδαίκταν LG* 394 *ὑμνῳδῶν τε κορᾶν*] Nauck, *ὑμνῳδούς τε κόρας LG*

χρύσεον πετάλων ἀπὸ μηλοφόρων
χερὶ καρπὸν ἀμέρξων,
δράκοντα πυρσόνωτον, ὅς σφ' ἄπλατον
ἀμφελικτὸς ἕλικ' ἐφρούρει,
κτανών· ποντίας θ' ἁλὸς μυχοὺς
εἰσέβαινε, θνατοῖς
γαλανείας τιθεὶς ἐρετμοῖς·

οὐρανοῦ θ' ὑπὸ μέσσαν
ἐλαύνει χέρας ἕδραν,
Ἄτλαντος δόμον ἐλθών,
ἀστρωπούς τε κατέσχεν οἴ-
κους εὐανορίᾳ θεῶν·

τὸν ἱππευτάν τ' Ἀμαζόνων στρατὸν stroph.
Μαιῶτιν ἀμφὶ πολυπόταμον
ἔβα δι' Εὔξεινον οἶδμα λίμνας,
τίν' οὐκ ἀφ' Ἑλλανίας
ἄγορον ἁλίσας φίλων,
κόρας Ἀρείας πέπλων
χρυσεόστολον φάρος,
ζωστῆρος ὀλεθρίους ἄγρας.
τὰ κλεινὰ δ' Ἑλλὰς ἔλαβε βαρβάρου κόρας
λάφυρα, καὶ σῴζεται Μυκήναις.

τάν τε μυριόκρανον
πολύφονον κύνα Λέρνας
ὕδραν ἐξεπύρωσεν
βέλεσί τ' ἀμφέβαλ' ἰόν,
τὸν τρισώματον οἷσιν ἔ-
κτα βοτῆρ' Ἐρυθείας.

396 χρύσεον] Wakefield, χρυσέων *LG* | μηλοφόρων *G*, μηλοφόρου *L* 398 ὅς σφ'] Hermann, ὃς *LG* 399 ἀμφελικτὸς] Scaliger, ἀμφελικτὸν *LG*, ἀμφ' ἑλικτὸν *l* 402 γαλανείας] Heath, ταλανίας *LG*, γαλάνειαν Wilamowitz 405 fort. Ἄτλαντος πόνον ἀθλῶν 406 ἀστρωπούς *L*, sed inter στ et ρ rasura, ἀστερωπούς *G* | fort. κατεῖχεν 412 ἀγορῶν *LG*, ἄγορον *l* 413 sq. fort. κόρας Ἀρείας φάρος χρυσεόστολον μέτα. Cfr. Heraclid. 217 417 σῴζεται] Pflugk, σώζετ' ἐν *LG* 420 πολύφονον] H. Stephanus, πολύφωνον *LG* 421 ὕδραν *L*, sed ρ ex alia lit. corr. *l* | ἐξεπύρωσε *LG*. Cfr. Hesych. ἐξεπύρωσεν· ἐξέθλιψεν (ἐξέθυψεν Abresch) 422 ἀμφέβαλ' ἰόν] scripsi, ἀμφέβαλε *LG*

δρόμων τ' ἄλλων ἀγάλματ' εὐτυχῆ antistr.
διῆλθε· τόν τε πολυδάκρυον
ἔπλευσ' ἐς Ἅιδαν, πόνων τελευτάν,
ἵν' ἐκπεραίνει τάλας
βίοτον οὐδ' ἔβα πάλιν.
στέγαι δ' ἔρημοι φίλων,
τὰν δ' ἀνόστιμον τέκνων
Χάρωνος ἐπιμένει πλάτα
βίου κέλευθον ἄθεον ἄδικον· ἐς δὲ σὰς
χέρας βλέπει δώματ' οὐ παρόντος.

εἰ δ' ἐγὼ σθένος ἥβων
δόρυ τ' ἔπαλλον ἐν αἰχμᾷ
Καδμείων τε σύνηβοι,
τέκεσιν ἂν προπαρέσταν
ἀλκᾷ· νῦν δ' ἀπολείπομαι
τᾶς εὐδαίμονος ἥβας.

ἀλλ' ἐσορῶ γὰρ τούσδε φθιμένων
ἔνδυτ' ἔχοντας, τοὺς τοῦ μεγάλου
[δή ποτε παῖδας] τὸ πρὶν Ἡρακλέους,
ἄλοχόν τε φίλην ὑποσειραίους
ποσὶν ἕλκουσαν τέκνα καὶ γεραιὸν
πατέρ' Ἡρακλέους. δύστηνος ἐγώ,
δακρύων ὡς οὐ δύναμαι κατέχειν
γραίας ὄσσων ἔτι πηγάς.

ΜΕΓΑΡΑ.

εἶεν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων
ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;
ἕτοιμ' ἄγειν τὰ θύματ' εἰς Ἅιδου τάδε.
ὦ τέκν', ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,

426 τόν τε πολυδάκρυον] Wakefield, τὸν πολυδάκρυτον LG 427 ἔπλευσεν ἀίδαν G 428 ἐκπεραίνει] Heath, ἐκπεράνη LG 435 δώματ' οὐ παρόντος] Musgrave, σῶμα τοῦ παρόντος LG 439 πρόπαρ ἔσταν LG, παρέσταν l 441 τᾶς] τὰς G εὐδαίμονας LG, τᾶς εὐδαίμονος apogr. Paris. 442 εἰσορῶ G 443 ἔνδυτ'] Heath, ἔνδυμ' LG 444 δή ποτε παῖδας delevit Nauck 445 ὑποσειραίους] Musgrave, ὑπὸ σειραίοις LG 452 delet Paley 454 ἀγόμεθα LG, ἀγόμεσθα l | νεκρῶν corr. apogr. Paris., νεκρόν LG

ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.
ὦ μοῖρα δυστάλαιν' ἐμή τε καὶ τέκνων
τῶνδ', οὓς πανύστατ' ὄμμασιν προσδέρκομαι.
ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δ' ἐθρεψάμην
ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
φεῦ·
ἦ πολύ γε δόξης ἐξέπεσον εὐέλπιδος,
ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ' ἤλπισα.
σοὶ μὲν γὰρ Ἄργος ἔνεμ' ὁ κατθανὼν πατήρ,
Εὐρυσθέως δ' ἔμελλες οἰκήσειν δόμους
τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,
στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ
λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο·
σὺ δ' ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ,
ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
ὡς ἐξέπειθες τὸν κατασπείραντά σε·
ἐς δεξιάν τε σὴν ἀλεξητήριον
ξύλον καθίει δαιδάλου, ψευδῆ δόσιν.
σοὶ δ' ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
τρεῖς δ' ὄντας ὑμᾶς τριπτύχοις τυραννίσι
πατὴρ ἐπύργου μέγα φρονῶν εὐανδρίᾳ.
ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην,
κήδη συνάπτουσ', ἔκ τ' Ἀθηναίων χθονὸς
Σπάρτης τε Θηβῶν θ', ὡς ἀνημμένοι κάλῳς
πρυμνησίοισι βίον ἔχοιτ' εὐδαίμονα.
καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δ' ἡ τύχη
νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ' ἔχειν,
ἐμοὶ δὲ δάκρυα λουτρὰ δυστήνοις φέρειν.

---

456 *ἐμή*] Kirchhoff, *ἐμῶν LG* 457 *τούσδ' LG*, *τῶνδ'* corr. apogr. Paris. 460 *γε . . ἐξέπεσον εὐέλπιδος*] H. Hirzel, *με . . ἐξέπαισαν* (*αι* ex *ε* corr. *l*) *ἐλπίδες LG* 465 *ἀμφέβαλλε*] Canter, *ἀμφέβαλες LG* 469 *ἐξέπειθες*] Hermann, *ἐξέπειθε LG*. Versus fort. post 473 transponendus 470 *τε*] Musgrave, *δὲ LG* 471 *δαιδάλου*] *Μαινάλου* Pflugk cl. Propert. IV 9, 15 Post 473 lacunam statuit M. Haupt 474 *ὄντας ὑμᾶς*] Canter, *ὄντας LG* | *τριπτύχους* superscr. *οις LG* 475 *εὐανδρίᾳ*] Elmsley, *ἐπ' ἀνδρίᾳ LG* 477 *συνάπτουσ'*] Kirchhoff, *συνάψουσ' LG* 478 *θηβῶν τε L* 482 *δυστήνοις φέρειν*] Bothe, *δύστηνος φρενῶν LG*

πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε,
Ἅιδην νομίζων πενθερόν, κῆδος πικρόν.
ὤμοι, τίν' ὑμῶν πρῶτον ἢ τίν' ὕστατον
πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα;
τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
μέλισσα συνενέγκαιμ' ἂν ἐκ πάντων γόους,
ἐς ἓν δ' ἐνεγκοῦσ' ἀθρόον ἀποδοίην δάκρυ;
ὦ φίλτατ', εἴ τις φθόγγος εἰσακούεται
θνητῶν παρ' Ἅιδῃ, σοὶ τάδ', Ἡράκλεις, λέγω·
θνήσκει πατὴρ σὸς καὶ τέκν', ὄλλυμαι δ' ἐγώ,
ἣ πρὶν μακαρία διὰ σ' ἐκληζόμην βροτοῖς.
ἄρηξον, ἐλθὲ καὶ σκιὰ φάνηθί μοι·
ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·
κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.

ΑΜ. σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·
ἐγὼ δὲ σ', ὦ Ζεῦ, χεῖρ' ἐς οὐρανὸν δικὼν
αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ' ὠφελεῖν
μέλλεις, ἀμύνειν, ὡς τάχ' οὐδὲν ἀρκέσεις.
καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
θανεῖν γάρ, ὡς ἔοικ', ἀναγκαίως ἔχει.
ἀλλ', ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου,
τοῦτον δ' ὅπως ἥδιστα διαπεράσατε,
ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.
ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται
σῴζειν, τὸ δ' αὑτοῦ σπουδάσας ἀφείλετο.
ὁρᾶτ' ἔμ' ὅσπερ ἦ περίβλεπτος βροτοῖς
ὀνομαστὰ πράσσων, καὶ διέπταθ' ἡ τύχη
ὥσπερ πτερὸν πρὸς αἰθέρ' ἡμέρᾳ μιᾷ.
ὁ δ' ὄλβος ὁ μέγας ἥ τε δόξ' οὐκ οἶδ' ὅτῳ

---

484 πικρόν] Reiske, πατρός *LG* 488 συνενέγκοιμ' Dindorf 490 φθόγγος εἰσακούεται] Nauck, φθόγγον εἰσακούσεται *LG* 491 θνητῶν] fort. κάτω 492 ὄλλυμμαι *LG* 494 fort. φάνηθ' ὅμως 495 κἂν ὄναρ] Wilamowitz, ἱκανὸν ἂν *LG* 496 εἰσιν οἳ] Pierson (εἰσί γ' οἳ) et Hartung (εἰσιν οἳ), εἰς σέ γ' οἳ *LG*, sed σέ γ' in lit. scr. vel rescr. *l*. Versum delet Nauck 497 εὐπρεπῆ *L* εὐτρεπῆ *lG*, εὐμενῆ Musgrave 499 fort. τοῖσδ' ἐπωφελεῖν 504 διαπεράσατε] Barnes, διαπεράσετε *LG* 507 ἀφείλετο] scripsi ex v. 509, διέπτατο *LG* 508 ὁρᾶτ' ἔμ'] Kirchhoff, ὁρᾶτέ μ' *LG* | ἦν *LG* 509 διέπταθ'] scripsi ex v. 507, μ' ἀφείλεθ' *LG* 511 δόξα *L*, δόξ' *lG*

βέβαιός ἐστι. χαίρετ᾽· ἄνδρα γὰρ φίλον
πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
ΜΕ. ἔα·
ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατ᾽· ἢ τί φῶ;
ΑΜ. οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμ᾽ ἔχει.
ΜΕ. ὅδ᾽ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
εἰ μή γ᾽ ὄνειρον ἐν φάει τι λεύσσομεν.
τί φημί; ποῖ᾽ ὄνειρα κηραίνουσ᾽ ὁρᾶν;
οὐκ ἔσθ᾽ ὅδ᾽ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
δεῦρ᾽, ὦ τέκν᾽, ἐκκρίμνασθε πατρῴων πέπλων,
ἴτ᾽ ἐγκονεῖτε, μὴ μεθῆτ᾽, ἐπεὶ Διὸς
σωτῆρος ὑμῖν οὐδέν ἐσθ᾽ ὅδ᾽ ὕστερος.

ΗΡΑΚΛΗΣ.

ὦ χαῖρε, μέλαθρον πρόπυλά θ᾽ ἑστίας ἐμῆς,
ὡς ἄσμενός σ᾽ ἐσεῖδον ἐς φάος μολών.
ἔα· τί χρῆμα; τέκν᾽ ὁρῶ πρὸ δωμάτων
στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα,
ὄχλῳ τ᾽ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον,
πατέρα τε δακρύοντα — συμφορὰς τίνας;
φέρ᾽ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·
γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;
ΜΕ. ὦ φίλτατ᾽ ἀνδρῶν, *ΑΜ.* ὦ φάος μολὼν πατρί,
ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;
ΗΡ. τί φής; τίν᾽ ἐς ταραγμὸν ἥκομεν, πάτερ;
ΜΕ. διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,
εἰ πρόσθεν ἥρπασ᾽ ἃ σὲ λέγειν πρὸς τόνδε χρῆν·
τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
καὶ τἄμ᾽ ἔθνῃσκε τέκν᾽, ἀπωλλύμην δ᾽ ἐγώ.
ΗΡ. Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου.

516 lineola praefixa in *L* 517 *λεύσομεν LG* 518 *ὁρᾶν*] Musgrave, *ὁρῶ LG* 520 *ἐκκρήμνασθε LG* 524 *σέ γ᾽ εἶδον* Lucian. Necyom. 1 | *ἐς* hic *LG* 528 *συμφορὰς τίνας* et in marg. *γρ. συμφοᾶς τινος ἢ συμφοὰς τ* (desinit charta) *L*, *συμφοράς τινας G* 530 *δώμασι LG* 531 *AM.* om. *LG*, interposuit C. Frey 532 ante versum ras. in *L* | *ἥκεις*] *τέκνοις τ᾽* Jacobs, fort. *τέκνοις τε, σωθεὶς . . ἦλθες* 535 *τόνδ᾽ ἐχρῆν L*, *τῶνδ᾽ ἐχρῆν G*

ΜΕ. τεθνᾶσ' ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.
ΗΡ. πῶς φής; τί δράσας ἢ δορὸς ποίου τυχών;
ΜΕ. Λύκος σφ' ὁ καινὸς γῆς ἄναξ διώλεσεν.
ΗΡ. ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;
ΜΕ. στάσει· τὸ Κάδμου δ' ἑπτάπυλον ἔχει κράτος.
ΗΡ. τί δῆτα πρὸς σὲ καὶ γέροντ' ἦλθεν φόβος;
ΜΕ. κτενεῖν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.
ΗΡ. τί φής; τί ταρβῶν ὀρφάνευμ' ἐμῶν τέκνων;
ΜΕ. μή ποτε Κρέοντος θάνατον ἐκτισαίατο.
ΗΡ. κόσμος δὲ πέπλων τίς ὅδε νερτέροις πρέπων;
ΜΕ. θανάτου τάδ' ἤδη περιβόλαι' ἀνήμμεθα.
ΗΡ. καὶ πρὸς βίαν ἐθνῄσκετ'; ὦ τλήμων ἐγώ.
ΜΕ. φίλων γ' ἔρημοι· σὲ δὲ θανόντ' ἠκούομεν.
ΗΡ. πόθεν δ' ἐς ὑμᾶς ἥδ' ἐσῆλθ' ἀθυμία;
ΜΕ. Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
ΗΡ. τί δ' ἐξελείπετ' οἶκον ἑστίαν τ' ἐμήν;
ΜΕ. βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους.
ΗΡ. κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντ' ἀτιμάσαι;
ΜΕ. αἰδῶ γ' — ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
ΗΡ. οὕτω δ' ἀπόντες ἐσπανίζομεν φίλων;
ΜΕ. φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
ΗΡ. μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;
ΜΕ. ἄφιλον, ἵν' αὖθίς σοι λέγω, τὸ δυστυχές.
ΗΡ. οὐ ῥίψεθ' Ἅιδου τάσδε περιβολὰς κόμης
καὶ φῶς ἀναβλέψεσθε τοῦ κάτω σκότου
φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
ἐγὼ δέ· νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός·
πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
καινῶν τυράννων, κρᾶτα δ' ἀνόσιον τεμὼν
ῥίψω κυνῶν ἕλκημα· Καδμείων δ' ὅσους

539—62 in *L*, 540—62 in *G* lineolae praefixae pro notis 540 δορὸς] μόρου Purgold 541 καινὸς] Elmsley, κλεινὸς *LG* 543 δ'] Dobree, γ' *LG* | ἑπτάπυλον] ὠγύγιον Nauck 545 κτενεῖν] scripsi, κτείνειν *LG* 548 πέπλων . . πρέπων in apogr. Paris., παίδων . . πέπλων *LG* 549 νανάτου *P* | τάδ' apogr. Paris., τά δ' *LG* | ἐνήμμεθα Kirchhoff 551 φίλων γ'] Hermann, φίλων *LG* 552 δ' ἄρ' ὑμᾶς Kirchhoff 557 αἰδῶ γ'] Scaliger, αἰδώς γ' *L*, αἰδὼς δ' *G* 563 κάτοι *G*, corr. *g* | σκότου Nauck, σκότους *LG* 564 ὄμμασι *LG* 568 ἕλκυσμα Reiske, ἕλκηθρα Nauck

κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ,
τῷ καλλινίκῳ τῷδ' ὅπλῳ χειρώσομαι·
τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι
νεκρῶν ἅπαντ' Ἰσμηνὸν ἐμπλήσω φόνου,
Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
τῷ γάρ μ' ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ
καὶ παισὶ καὶ τεκόντι; χαιρόντων πόνοι·
μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
καὶ δεῖ μ' ὑπὲρ τῶνδ', εἴπερ οἵδ' ὑπὲρ πατρός,
θνῄσκειν ἀμύνοντ'· ἢ τί φήσομεν καλὸν
ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε
Εὐρυσθέως πομπαῖσι, τῶν δ' ἐμῶν τέκνων
οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρ' Ἡρακλῆς
ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.
ΧΟ. δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα
πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.
ΑΜ. πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις τ' εἶναι φίλον
τά τ' ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ 'πείγου λίαν.
ΗΡ. τί δ' ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;
ΑΜ. πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ
δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,
οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν
ἐφ' ἁρπαγαῖσι τῶν πέλας, τὰ δ' ἐν δόμοις
δαπάναισι φροῦδα διαφυγόνθ' ὑπ' ἀργίας.
ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δ' ὤφθης, ὅρα
ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς.
ΗΡ. μέλει μὲν οὐδὲν εἴ με πᾶσ' εἶδεν πόλις·

569 *ἐφεῦρον L*, *εὐφεῦρον G* 571—3 versus suspecti 571 *τοξεύμασιν l* 575 *χερόντων G*, corr. *g* | *τεκόντι*] Wakefield, *γέροντι LG* 576 delet Herwerden, 576—82 Holthoefer 581 *ἐκπονήσω θάνατον*] *ἐκπονεῖν σωτήρι'* Hartung 582 *πάροιθε*] Elmsley, *πάροιθεν LG* 583 *ΧΟ.* om. *LG*, addidit Tyrwhitt | *δίκαιά τοι τεκόντα σ'* Herwerden, fort. *δίκαια τὸν τεκόντα σ'* 585 *φίλοις τ'*] Radermacher, *φίλοις LG* 586 Megarae nota erasa in *G* 587 Amphitryonis nota erasa Megarae nomen praescripsit *g* 588 notam om. *G*, Amphitryonis praescripsit *g* | *δὲ* om. *G*, superscr. *g* 590 *πόλιν L*, *πάλιν G* 592 *ὑπ' ἀργίας*] *σοῦ βραδύνοντος* superscr. *L* 593 fort. *ὤφθης δ'* | *ἐσελθὼν*] Kirchhoff, *ἐπελθὼν LG* 594 *ἐχθρὸς G*, corr. *g* 595 *ΗΡ.* om. *L*, add. *l*, *εἶδε L*, *εἶδεν l*

ὄρνιν δ' ἰδών τιν' οὐκ ἐν αἰσίοις ἕδραις,
ἔγνων πόνον τιν' ἐς δόμους πεπτωκότα·
ὥστ' ἐκ προνοίας κρύφιος εἰσῆλθον πόλιν.
ΑΜ. καλῶς· παρελθὼν νῦν πρόσειπέ θ' ἑστίαν
καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμ' ἰδεῖν.
ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
ἕλξων φονεύσων κἄμ' ἐπισφάξων ἄναξ·
μένοντι δ' αὐτοῦ πάντα σοι γενήσεται
τῇ τ' ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴν
μὴ πρὶν ταράξῃς πρὶν τόδ' εὖ θέσθαι, τέκνον.
ΗΡ. δράσω τάδ'· εὖ γὰρ εἶπας· εἶμ' ἔσω δόμων.
χρόνῳ δ' ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
Ἅιδου Κόρης τ' ἔνερθεν οὐκ ἀτιμάσω
θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
ΑΜ. ἦλθες γὰρ ὄντως δώματ' εἰς Ἅιδου, τέκνον;
ΗΡ. καὶ θῆρά γ' ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
ΑΜ. μάχῃ κρατήσας ἢ θεᾶς δωρήματα;
ΗΡ. μάχῃ· τὰ μυστῶν δ' ὄργι' ηὐτύχησ' ἰδών.
ΑΜ. ἦ καὶ κατ' οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ;
ΗΡ. Χθονίας νιν ἄλσος Ἑρμιών τ' ἔχει πόλις.
ΑΜ. οὐδ' οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ' ἄνω;
ΗΡ. οὐκ οἶδ', ἵν' ἐλθὼν τἀνθάδ' εἰδείην πάρος.
ΑΜ. χρόνον δὲ πῶς τοσοῦτον ἦσθ' ὑπὸ χθονί;
ΗΡ. Θησέα κομίζων ἐχρόνισ' ἐξ Ἅιδου, πάτερ.
ΑΜ. καὶ ποῦ 'στιν; ἦ γῆς πατρίδος οἴχεται πέδον;
ΗΡ. βέβηκ' Ἀθήνας νέρθεν ἄσμενος φυγών.
ἀλλ' εἶ', ὁμαρτεῖτ', ὦ τέκν', ἐς δόμους πατρί·
καλλίονές τἄρ' εἴσοδοι τῶν ἐξόδων
πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε
καὶ νάματ' ὄσσων μηκέτ' ἐξανίετε·

598 πόλιν] Nauck, χθόνα LG 599 παρελθὼν] scripsi, προσελθὼν LG 604 δὲ] L. Dindorf, τε LG 605 μὴ συνταράξῃς Elmsley, μὴ πρῴ ταράξῃς F. Gu. Schmidt 608 Κόρης τ'] Reiske, κόρης LG 611—21 in L, 612—21 in G lineolae pro notis praefixae 611 τρίκρανον] Pierson, τρικάρανον LG, τρικάρηνον l 612 δωρήματα] Paley, δωρήμασι LG 613 εὐτύχησ' LG 614 εὐρυσθέος] L 617 οἶδ', ἵν'] Matthiae, οἶδεν LG 619 ἐξ Ἅιδου] Canter, ᾅδου LG, ἐν superscr. l 625 ἐξανίετε] Heath, ἐξανύετε LG

σύ τ', ὦ γύναι, μοι σύλλογον ψυχῆς λαβὲ
τρόμου τε παῦσαι, καὶ μέθεσθ' ἐμῶν πέπλων·
οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.
ἆ,
οἵδ' οὐκ ἀφιᾶσ', ἀλλ' ἀνάπτονται πέπλων
τοσῷδε μᾶλλον· ὧδ' ἔβητ' ἐπὶ ξυροῦ
ἀκμῆς; λαβών γε τούσδ' ἐφολκίδας χεροῖν
ναῦς ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι
θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα·
φιλοῦσι παῖδας οἵ τ' ἀμείνονες βροτῶν
οἵ τ' οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι·
ἔχουσιν, οἳ δ' οὔ· πᾶν δὲ φιλότεκνον γένος.

ΧΟ. ἁ νεότας μοι φίλον αἰεί· τὸ δὲ γῆρας ἄχθος stroph.
βαρύτερον Αἴτνας σκοπέλων
ἐπὶ κρατὶ κεῖται,
βλεφάρων σκοτεινὸν
φάος ἐπικαλύψαν.
μή μοι μήτ' Ἀσιήτιδος
τυραννίδος ὄλβος εἴη,
μὴ χρυσοῦ δώματα πλήρη
τᾶς ἥβας ἀντιλαβεῖν,
ἃ καλλίστα μὲν ἐν ὄλβῳ,
καλλίστα δ' ἐν πενίᾳ.
τὸ δὲ λυγρὸν φόνιόν τε γῆ-
ρας μισῶ· κατὰ κυμάτων δ'
ἔρροι μηδέ ποτ' ὤφελεν
θνατῶν δώματα καὶ πόλεις
ἐλθεῖν, ἀλλὰ κατ' αἰθέρ' αἰ-
εὶ πτεροῖσι φορείσθω.

626 μοι G, sed οι in ras. scr. g 628 φευξείω] Aem. Portus, φευξιῶ LG 629 ἀφιᾶσ' Barnes, ἀφιᾶσιν LG 631 ἀκμῆς] Hartman, ἄξω LG | γε] δὴ Hartman, fort. δὲ vel νυν 632 ναῦς] Kirchhoff, ναῦς δ' LG 634 παῖδες G, corr. g 635 χρήμασι L, ν add. l 637 φίλον αἰεί, τὸ δὲ γῆρας ἄχθος] Fritzsche (ex Stob. fl. 97, 31 ἡ νεότης μοι φίλον ἀεί. τὸ δὲ γῆρας βαρύτερον Αἴτνης), φίλον, ἄχθος τὸ δὲ γῆρας αἰεὶ LG, φίλον, ἄχθος δὲ τὸ γῆρας αἰεὶ Musgrave 640 κεῖται apogr. Paris., κεῖσαι LG 642 φάος] Stiblinus, φάρος LG 648 δ' rescr. vel ex γ' corr. l 649 φόνιον] fort. φοβερόν 651 ὤφελε L 653 sq. ἀεὶ LG, αἰεὶ l | ἄρδην F. Gu. Schmidt | περοῖσι LG, πτεροῖσι lg

εἰ δὲ θεοῖς ἦν ξύνεσις καὶ σοφία κατ' ἄνδρας, antistr.
δίδυμον ἂν ἥβαν ἔφερον
φανερὸν χαρακτῆρ'
ἀρετᾶς ὅσοισιν
μέτα, κατθανόντες τ'
εἰς αὐγὰς πάλιν ἁλίου
δισσοὺς ἂν ἔβαν διαύλους,
ἁ δυσγένεια δ' ἁπλοῦν ἂν
εἶχεν ζόας στάδιον,
καὶ τῷδ' ἦν τούς τε κακοὺς ἂν
γνῶναι καὶ τοὺς ἀγαθούς,
ἴσον ἅτ' ἐν νεφέλαισιν ἄ-
στρων ναύταις ἀριθμὸς πέλει.
νῦν δ' οὐδεὶς ὅρος ἐκ θεῶν
χρηστοῖς οὐδὲ κακοῖς σαφής,
ἀλλ' εἱλισσόμενός τις αἰ-
ῶ πλοῦτον μόνον αὔξει.

οὐ παύσομαι τὰς Χάριτας stroph.
Μούσαις συγκαταμιγνύς,
ἁδίσταν συζυγίαν.
μὴ ζῴην μετ' ἀμουσίας,
αἰεὶ δ' ἐν στεφάνοισιν εἴ-
ην· ἔτι τοι γέρων ἀοι-
δὸς κελαδεῖ Μναμοσύναν·
ἔτι τὰν Ἡρακλέους
καλλίνικον ἀείδω
παρά τε Βρόμιον οἰνοδόταν

---

659 *ἀρετᾶς*] Hermann, *ἀρετῆς* *LG* | *ὅσοισι* *LG* 660 sq. *κατθανόντες τ' εἰς*] Dobree (*καὶ θανόντες τὰς* Heath, *καὶ θανόντες εἰς* Musgrave), *καὶ θνατοὶ ἐς* *LG* | *αὐγὰς* *LG*, *τὰς αὐγὰς* *l* | *ἀελίου* *LG*, *ἁλίου* *l* 664 *εἶχε* *LG* | *ζόας*] Dindorf, *ζωᾶς* *LG* | *στάδιον*] Reiske, *βιοτάν* *LG* 665 *τῷδ' ἦν*] Pierson, *τῶδε* *LG*, *τῶδὶ* *l* | *τῶδ' ἂν . . κακοὺς ἦν* Hermann 667 *ἐν πελάγεσσιν* Herwerden 668 *ναύταις ἀριθμὸς*] fort. *ναύταισι τέκμαρ* | *πέλει*] *πρέπει* Fritzsche 671 *αἰῶ*] scripsi, *αἰὼν* *LG* 673 *μὴ παυσαίμαν* Dio Chrys. 32 p. 450 R. 674 *ταῖς μούσαις* *LG* et Stob. fl. 81, 5, *ταῖς* delevit *l* et om. Dio Chrys. 675 *ἁδίσταν* Dio Chrys., *ἡδίσταν* *LG*, *καλλίστην* Plut. Mor. p. 243 A 676 *μὴ* Stobaeus, *ἢ* *LG* | *ἀμουσίας* *LG*, *εὐμουσίας* *l* 677 *ἀεὶ* *LG*, *αἰεὶ* *l* 678 *ἔτι γὰρ* Athen. 13 p. 608 F 681 *ἀείδω*] Elmsley, *ἀείσω* *LG*

παρά τε χέλυος ἑπτατόνου
μολπὰν καὶ Λίβυν αὐλόν·
οὔπω καταπαύομεν
Μούσας, αἵ μ' ἐκόρευσαν.

παιᾶνι μὲν Δηλιάδες antistr.
μουσᾶν ἀμφίπολοι τὸν
Λατοῦς εὔπαιδα γόνον
εἱλίσσουσι καλλίχοροι·
παιᾶνας δ' ἐπὶ σοῖς μελά-
θροις κύκνος ὣς γέρων ἀοι-
δὸς πολιᾶν ἐκ γενύων
κελαδήσω· τὸ γὰρ εὖ
τοῖς ὕμνοισιν ὑπάρχει,
Διὸς ὁ παῖς· τὸ δ' εὐγενίας
κλέος ὑπερβάλλων ⟨ἀρετᾷ⟩
μοχθήσας τὸν ἄκυμον
θῆκεν βίοτον βροτοῖς
πέρσας δείματα θηρῶν.

ΛΥΚΟΣ.

ἐς καιρὸν οἴκων, Ἀμφιτρύων, ἔξω περᾷς·
χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις
κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.
ἀλλ' εἶα, παῖδας καὶ δάμαρθ' Ἡρακλέους
ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,
ἐφ' οἷς ὑπέστητ' αὐτεπάγγελτοι θανεῖν.

ΑΜΦΙΤΡΥΩΝ.

ἄναξ, διώκεις μ' ἀθλίως πεπραγότα
ὕβριν θ' ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·

683 ἑπτάτονον *G* 685 καταπαύομεν] Herwerden, καταπαύσομεν *LG* 686 ἐκόρευσαν] Reiske, ἐχόρευσαν *LG* 687 παιᾶνι] scripsi, παιᾶνα *LG* 688 μουσᾶν] Fritzsche, ὑμνοῦσ' *LG* | ἀμφίπολοι] Reiske, ἀμφὶ πύλας *LG* 690 εἱλίσσουσι] Musgrave, εἱλίσσουσαι *LG* | καλλίχοροι] Hermann, καλλίχορον *LG* 691 παιᾶνα *LG*, παιᾶνας *l* 696 τὸ] Nauck, τὰς *LG* | εὐγενίας] Hermann, εὐγενείας *LG* 697 κλέος] Pflugk, πλέον *LG* | ἀρετᾷ om. *LG* (λείπει superscr. *l*), supplevit Nauck (ἀρεταῖς Tyrwhitt) 698 sq. τὸν ἀκύμον' ἔθηκε *LG*, τὸν ἄκυμον θῆκεν *l*, τόδ' ἄκυμον θῆκεν et βιότου Musgrave 701 περᾷς] Heath, περᾶ *LG* 702 δαρὸν *G* 706 ὑπέστητ'] ed. Brubachiana, ὑπέστητέ γ' *LG*

ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
ἐπεὶ δ' ἀνάγκην προστιθεῖς ἡμῖν θανεῖν,
στέργειν ἀνάγκη· δραστέον δ' ἃ σοὶ δοκεῖ.
ΛΥΚ. ποῦ δῆτα Μεγάρα; ποῦ τέκν' Ἀλκμήνης γόνου;
ΑΜ. δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι,
ΛΥΚ. τί χρῆμα; δόξης τίνος ἔχεις τεκμήριον;
ΑΜ. ἱκέτιν πρὸς ἁγνοῖς ἑστίας θάσσειν βάθροις
ΛΥΚ. ἀνόνητά γ' ἱκετεύουσαν ἐκσῶσαι βίον.
ΑΜ. καὶ τὸν θανόντα γ' ἀνακαλεῖν μάτην πόσιν.
ΛΥΚ. ὃ δ' οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ.
ΑΜ. οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
ΛΥΚ. χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.
ΑΜ. μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
ΛΥΚ. ἡμεῖς, ἐπειδὴ σοὶ τόδ' ἔστ' ἐνθύμιον,
οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
σὺν μητρὶ παῖδας. δεῦρ' ἕπεσθε, πρόσπολοι,
ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων.
ΑΜ. σὺ δ' οὖν ἴθ', ἔρχῃ δ' οἷ χρεών· τὰ δ' ἄλλ' ἴσως
ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς
κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν
στείχει, βρόχοισι δ' ἀρκύων δεδήσεται
ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν
ὁ παγκάκιστος. εἶμι δ', ὡς ἴδω νεκρὸν
πίπτοντ'· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ
ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.

ΗΜΙΧ. (1) μεταβολὰ κακῶν· μέγας ὁ πρόσθ' ἄναξ strophe.
πάλιν ὑποστρέφει βίοτον εἰς Ἅιδαν.
ἰὼ δίκα καὶ θεῶν παλίρρους πότμος.

709 κεἰ *L*, sed εἰ in lit. scr. *l* 710 ἀνάγκη προστιθεὶς *G* 711 δραστέον θ' Nauck 714—22 in *G*, 715—22 in *L* lineolae pro notis praefixae 714 τίνος] Boissonade, τῆσδ' *LG* 715 βάθροις] H. Stephanus, βόθροις *LG* 717 ἀνακαλεῖν] Hermann, ἀνακαλεῖ *LG* | μάτην] fort. κάτω 720 κἀκκόμιζε] Elmsley, καὶ κόμιζε mut. in κόμιζ' ἐκ *L*, καὶ κόμιζε *G* 722 ἡμεῖς δ' Nauck 725 σχολὴν λεύσσωμεν Canter, σχολὴν λάβωμεν Musgrave, σχολῇ λυθῶμεν Bothe 726 ἴθι *L*, ἴθ' *lG* 729 δεδήσεται] Pierson, γενήσεται *LG* 735—62 chorica quae chori sunt in *LG*, hemichoriis tribuit anonymus, 747 sq. et 760 sq. choro i. e. coryphaeo reliqui 736 εἰς ἀίδαν *L*, ἐς ἀΐδαν *G* 739 παλλίρρους *LG*

ΗΜΙΧ. (2) ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών,
ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
ΗΜΙΧ. (1) χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·
πάλιν ἔμολ' ἃ πάρος οὔποτε διὰ φρενὸς
ἤλπισε παθεῖν γᾶς ἄναξ.
ΧΟ. ἀλλ', ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω
σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.

ΛΥΚ. ἰώ μοί μοι.

ΗΜΙΧ. (1) τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν antistr.
φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
βοᾷ φόνου φροίμιον στενάζων ἄναξ.

ΛΥΚ. ὦ πᾶσα Κάδμου γαῖ', ἀπόλλυμαι δόλῳ.

ΗΜΙΧ. (2) καὶ γὰρ διώλλυς· ἀντίποινα δ' ἐκτίνων
τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
ΗΜΙΧ. (1) τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν,
ἄφρονα λόγον οὐρανίων μακάρων κατέβαλ',
ὡς ἄρ' οὐ σθένουσιν θεοί;
ΧΟ. γέροντες, οὐκέτ' ἔστι δυσσεβὴς ἀνήρ.
σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
[φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.]

χοροὶ χοροὶ καὶ θαλίαι stroph.
μέλουσι Θήβας ἱερὸν κατ' ἄστυ.
μεταλλαγαὶ γὰρ δακρύων,
μεταλλαγαὶ συντυχίας
ἔτεκον ⟨ἔτεκον⟩ ἀοιδάς.
βέβακ' ἄναξ ὁ καινὸς,

740 *'ΑΜΦ.*, 743 (ante *χαρμοναὶ*) *ΧΟ.* praefixum in *LG*, correxit Tyrwhitt 741 *ὕβρις G* 745 *ἔμολ' L*, *ἔμολεν G* 745 sq. fort. *πάλιν ἔμολεν, ὃν πάρος οὔποτε διὰ φρενὸς ἂν* (*ἂν* addidit Fix) *ἤλπισ' εἰσιδεῖν, γᾶς ἄναξ* 747 *γεραιοί*] Kirchhoff, *γεραιέ LG* 752 *πόρσω*] Nauck, *πρόσω LG* 753 *βοᾷ στενάζων φροίμιόν γ' ἄναξ φόνου l* (numeris *α—ε* superscriptis) 755 *διώλλυς G* et ut vid. etiam *L*, qui primitus *διώλλυσ'* scripserat | *ἀντίποινα*] Canter, *ἀντάποινα LG* 757 chori notam om. *L*, add. *l*, Lyci notam praescripsit *G* | *τίς θεοὺς* (sic iam Paley) *θνητὸς ὢν ἀνομίᾳ χραίνων* Heimsoeth 758 *λόγων G* 759 *σθένουσι LG* 760 *ΧΟ.* praefixit *G*, om. *L* | *δυσεβὴς G* 762 delevit Nauck 767 *ἔτεκον* supplevit Bothe 768 *βέβακεν LG* | *καινός*] Pierson, *κλεινός LG*

ὁ δὲ παλαίτερος
κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.
δοκημάτων ἐκτὸς ἦλθεν ἐλπίς.

θεοὶ θεοὶ τῶν ἀδίκων antistr.
μέλουσι καὶ τῶν ὁσίων ἐπᾴειν.
ὁ χρυσὸς ἅ τ' εὐτυχία
φρενῶν βροτοὺς ἐξάγεται,
δύνασιν ἄδικον ἐφέλκων.
χρόνου γὰρ οὔτις ἔτλα
τὸ πάλιν εἰσορᾶν·
νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺς
ἔθραυσεν ὄλβου κελαινὸν ἅρμα.

Ἰσμήν' ὦ στεφαναφόρει, stroph.
ξεσταί θ' ἑπταπύλου πόλεως
ἀναχορεύσατ' ἀγυιαί,
Δίρκα θ' ἁ καλλιρρέεθρος,
σύν τ' Ἀσωπιάδες κόραι,
πατρὸς ὕδωρ βᾶτε λιποῦ-
σαι συναοιδοί,
Νύμφαι, τὸν Ἡρακλέους
καλλίνικον ἀγῶν'· ὦ
Πυθίου δενδρῶτι πέτρα
Μουσῶν θ' Ἑλικωνιάδων δώματα,
ἥξετ' εὐγαθεῖ κελάδῳ
ἐμὰν πόλιν ἐμά τε τείχη,
Σπαρτῶν ἵνα γένος ἐφάνη,
χαλκασπίδων λόχος, ὃς γᾶν

770 γε *L*, τε *G* 771 ἐλπίς] ἡμῖν Herwerden, ἐκ γᾶς F. Gu. Schmidt 773 μέλουσι] Canter, μέλλουσι *LG* | ἐπᾴειν] Matthiae, ἐπαίειν *LG* 775 φρενῶν] L. Dindorf, φρονεῖν *LG* 778 εἰσορῶν *l* 779 εὐνομία *l* 781 Ἰσμήν' ὦ στεφανηφόρει] Tyrwhitt, ἰσμηνῶ στεφαναφορία *LG* 782 ἑπταπύλου] H. Stephanus, ἑπτάπυλοι *LG* 784 καλλιρρέεθρος] Erfurdt, καλλιρέεθρος *LG* 785 Ἀσωπιάδες] Bothe, ἀσωπίδες *LG* 787 sq. fort. συναείδειν ὕμνον (συναείδειν proposuit Reiske, ὕμνον Fritzsche) | τῶν *g* 789 sq. ἀγῶνα· ὦ Πυθοῦς Fix 791 ἑλικωνίδων *l* | δώματα] fort. θεράπναι 792 ἥξετ'] κλῄζετ' Hartung (ἥκετ' L. Dindorf, ἠχεῖτ' Bothe, ἀχεῖτ' Fix) 793 πόλι *LG*, πόλιν *l*. Fort ἐμὸν πόλισμ' εὐτειχές 794 ἐφάνη] Hermann, ἔφανε *LG*

τέκνων τέκνοις μεταμείβει,
Θήβαις ἱερὸν φῶς.

ὦ λέκτρων δύο συγγενεῖς antistr.
εὐναί, θνατογενοῦς τε καὶ
Διός, ὃς ἦλθεν ἐς εὐνὰν
Νύμφας τᾶς Περσηίδος· ὡς
πιστόν μοι τὸ παλαιὸν ἤ-
δη λέχος, ὦ Ζεῦ, τὸ σὸν οὐκ
ἐλπίδι φάνθη,
λαμπρὰν δ' ἔδειξ' ὁ χρόνος
τὰν Ἡρακλέος ἀλκάν·
ὃς γᾶς ἐξέβα θαλάμων
Πλούτωνος δῶμα λιπὼν νέρτερον.
κρείσσων μοι τύραννος ἔφυς
ἢ δυσγένει' ἀνάκτων,
ἃ νῦν ἐσορᾶν φαίνει
ξιφηφόρων ἐς ἀγώνων
ἅμιλλαν, εἰ τὸ δίκαιον
θεοῖς ἔτ' ἀρέσκει.

ἔα ἔα·
ἆρ' ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου,
γέροντες, οἷον φάσμ' ὑπὲρ δόμων ὁρῶ;

ΗΜΙΧ. *φυγῇ φυγῇ*
νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.

ΗΜΙΧ. *ὦναξ Παιάν,*
ἀπότροπος γένοιό μοι πημάτων.

ΙΡΙΣ.

θαρσεῖτε Νυκτὸς τήνδ' ὁρῶντες ἔκγονον
Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν

800 *εὐνὰν*] scripsi, *εὐνὰς* *LG* 801 *ὡς*] Musgrave, *καὶ* *LG* 804 *ἐλπίδι*] Fix, *ἐπ' ἐλπίδι* *LG* 805 *ἔδειξεν* *LG*, *ἔδειξ'* *l* 808 *λιπὸν* *G* | *νέρτερον*] *ἐνέρων* Nauck 810 *ἢ δυσγένει'*] Canter, *ἡδὺς γένει* *LG* 811 v. corruptus 812 *ξιφηφόρον* mut. in *ξιφηφόρων* *L*, *ξηφηφόρων* *G* 816 *πίτυλον*] *προσβολήν ἄρραξιν* superscr. *l* 818—20 choro continuant *LG* 819 in marg. *πεδάορε* a manu quae alias non occurrit in *L* 821 *πημάτων* *LG*, *τῶν πημάτων* *l* 822 *σὺν* (potest etiam *σὴν* esse) *δ' ὁρῶντες* *G*

Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,
ἑνὸς δ' ἐπ' ἀνδρὸς δώματα στρατεύομεν,
ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τ' ἄπο.
πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,
τὸ χρή νιν ἐξέσῳζεν, οὐδ' εἴα πατὴρ
Ζεύς νιν κακῶς δρᾶν οὔτ' ἔμ' οὔθ' Ἥραν ποτέ·
ἐπεὶ δὲ μόχθους διεπέρασ' Εὐρυσθέως,
Ἥρα προσάψαι κοινὸν αἷμ' αὐτῷ θέλει
παῖδας κατακτείναντι, συνθέλω δ' ἐγώ.
ἀλλ' εἶ', ἄτεγκτον συλλαβοῦσα καρδίαν,
Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,
μανίας ἐπ' ἀνδρὶ τῷδε καὶ παιδοκτόνους
φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα
ἔλαυνε κίνει, φόνιον ἐξίει κάλων,
ὡς ἂν πορεύσας δι' Ἀχερούσιον πόρον
τὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳ
γνῷ μὲν τὸν Ἥρας οἷός ἐστ' αὐτῷ χόλος,
μάθῃ δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ,
τὰ θνητὰ δ' ἔσται μεγάλα, μὴ δόντος δίκην.

ΛΥΣΣΑ.

ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος
πέφυκα, Νυκτὸς Οὐρανοῦ τ' ἀφ' αἵματος·
τιμὰς δ' ἔχω τάσδ' οὐκ ἀγαστέας φίλοις
οὐδ' ἥδομαι φοιτῶσ' ἐπ' ἀνθρώπων [φίλους],
παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,
Ἥρᾳ θέλω σοί τ', ἢν πίθησθ' ἐμοῖς λόγοις.
ἀνὴρ ὅδ' οὐκ ἄσημος οὔτ' ἐπὶ χθονὶ
οὔτ' ἐν θεοῖσιν, οὗ σύ μ' ἐσπέμπεις δόμους·

825 *δώματα*] Scaliger, *σώματα LG* | fort. *δῶμα συστρατεύομεν* (*συστρ.* Reiske) 827 *πικρούς*] fort. *πόνων* 828 *τὸ χρή*] in marg. *τὸ χρῆν ὃ ταυτὸν μέν ἐστι τῷ χρεών, ἀποκέκοπται δὲ ἐκ τοῦ χρῆναι L* 829 *νῦν κακῶς δᾶν G*, *δρᾶν g* | *ἐμὲ L*, *ἔμ' l* 831 *κοινὸν*] Wakefield, *καινὸν LG* 833 *ἄτεκτον G* | *συλλαβοῦσα* apogr. Paris., *σὺν* (quod facile *σὴν* legas) *λαβοῦσα L*, *σὴν λαβοῦσα G* 835 sq. *μανίας*] scripsi, *μανίας τ' LG* | fort. *παιδοκτόνον . . ταραγμόν* 843 *ἐξ* in ras. scr. *g* 845 *δ'*] ed. Hervag. altera, *τ' L* (sed super *τ'* erat *δ'* ut vid. superscriptum), om. *G* 845 *ἀγαστέας*] scripsi, *ἀγασθῆναι LG* 846 *φίλους*] *δόμους* J. Baumann, *φρένας* Kayser 849 *ἀνὴρ*] Hermann, *ἀνὴρ LG* 850 *σύ*] Hartung, *γέ LG*

ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν
ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος
τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο·
ὥστ' οὐ παραινῶ μεγάλα βούλεσθαι κακά.
ΙΡ. μὴ σὺ νουθέτει τά θ' Ἥρας κἀμὰ μηχανήματα.
ΛΥ. ἐς τὸ λῷον ἐμβιβάζω σ' ἴχνος ἀντὶ τοῦ κακοῦ.
ΙΡ. οὐχὶ σωφρονεῖν γ' ἔπεμψε δεῦρό σ' ἡ Διὸς δάμαρ.
ΛΥ. Ἥλιον μαρτυρόμεσθα δρῶσ' ἃ δρᾶν οὐ βούλομαι.
εἰ δὲ δή μ' Ἥρᾳ θ' ὑπουργεῖν σοί τ' ἀναγκαίως ἔχει.
εἰμί γ'· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρος
οὔτε γῆς σεισμὸς κεραυνοῦ τ' οἶστρος ὠδῖνας πνέων,
οἷ' ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους
καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,
τέκν' ἀποκτείνασα πρῶτον· ὃ δὲ κανὼν οὐκ εἴσεται
παῖδας οὓς ἔτικτ' ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ.
ἢν ἰδοὺ καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο
καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας.
ἀμπνοὰς δ' οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολήν,
δεινὰ μυκᾶται δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου.
τάχα σ' ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ
τάχος ἐπιρροίβδην θ' ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας.
στεῖχ' ἐς Οὔλυμπον πεδαίρουσ', Ἶρι, γενναῖον πόδα·
ἐς δόμους δ' ἡμεῖς ἄφαντοι δυσόμεσθ' Ἡρακλέους.

852 *ἀνέστησε* *L*, corr. *l* 854 *ὥστ'*] Musgrave, *σοί τ'* *LG*, *τῷδ'* Heimsoeth | *βούλεσθαι*] *βουλεῦσαι* Camper 855 *κἀμὰ*] Reiske, *κακὰ* *LG* 856 personae notam om., 857 Lyss., 858 Ir. praefigunt *LG*, corr. Musgrave 856 *λῷον*] Nauck, *λῷστον* *LG* | *ἐμβιβάζω σ'*] Musgrave, *ἐμβιβάζουσ'* *LG* 859 *εἰ δεῖ δὲ* *g* (volebat *εἰ δὲ δεῖ*) | *σύ* *G*, *σοί* *g* 860 post 871 collocavi 861 *οὕτω* *l* | *κύμασιν* *lG* (et Hilberg), *κύμασι* *L* | *λάβρος*] ed. Brubachiana, *λάβρως* *LG*, *λάβροις* Jacobs

863 *στάδια δραμοῦμαι*] Hermann, *σταδιαδραμοῦμαι* (ο suprascr.) *L*, *σταδιοδραμοῦμαι* *G*, *σταδιοδρομήσω* Dindorf | *ἡρακλέος* *LG* 864 *δόμους*] fort. *δοκοὺς* 866 *ἔτικτεν αἱρῶν* *LG*, in marg. *γρ. ἔτικτ' ἐναίρω* (desinit charta) *L* | *ἀφῇ*] *ἀνῇ* Wakefield, fort. *μεθῇ*. Versum olim delebat Wilamowitz 867 *ἣν* *LG* 868 *γοργωποὺς* *G*, sed *ω* in ras. scr. *g* 869 fort. *ἀμπνοαῖσι δὲ σφαδάζει* 870 *δεινὰ* Canter, *δεινὸς* *LG* 871 *τάχα δ'* Kirchhoff | *καταυλίσω* *G*, sed *ί* in ras. scr. *g* 860 *τάχος* ex *τάχα σ'* v. 871 ortum videtur, fort. *ποσὶν ἐπιρροίβδην ὁμαρτεῖν* | *ἐπιρροίβδην*] *ῥοιζηδὸν* in marg. adscr. *L* | *κυνηγέτη* *G*, sed alterum *η* in ras. scr. *g*, *κυνηγέτει* *L* 872 *γεναῖον* *G* 873 *ἡρακλέος* *LG*

ΧΟ. ὀτοτοτοῖ, στέναξον· ἀποκείρεται
σὸν ἄνθος πολιόν, ὁ Διὸς ἔκγονος,
μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν
ἀποβαλεῖς, ὀλεῖς μανιάσιν λύσσαις
χορευθέντ' ἀναύλοις.

βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,
ἅρμασι δ' ἐνδίδωσι
κέντρον ὡς ἐπὶ λώβᾳ
Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις
ὄφεων ἀχήμασι, Λύσσα μαρμαρωπός.

ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,
ταχὺ δὲ πρὸς πατρὸς τέκν' ἐκπνεύσεται.

ΑΜ. ἰώ μοι μέλεος.

ΧΟ. ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
λυσσάδες ὠμοβρῶτες ἀποινόδικοι δίκαι
κακοῖσιν ἐκπετάσουσιν.

ἰὼ στέγαι, κατάρχεται χόρευμα τυμπάνων ἄτερ,
οὐ βρομίῳ κεχαρισμένα θύρσῳ,

ἰὼ δόμοι, πρὸς αἵματ', οὐχὶ τᾶς Διονυσιάδος
βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.

875 sqq. chorica singulis ordinibus chori vel singulis choreutis tribuenda videntur 875 ὀτοτοτοῖ] Hermann, ὀτοτοτοτοτοί *LG* | ἀποκείρεται] Canter, ἀπόκειρέ τε *LG* 876 πολιόν] scripsi, πόλε^{ις}ος *L*, πόλεως *G*, πόλεος *g* 877 εὐεργέτην *G* 878 μανιάσιν] Hermann, μανίαισι *LG* | λύσσαις] Dobree, λύσσας *LG* 879 ἀναύλοις] Tyrwhitt, ἐναύλοις *LG* 882 κέντρ' ἐπὶ Hartung 883 ἑκατογκεφάλοις] Reiske, ἑκατὸν κεφαλαῖς *LG* 884 ἀχήμασι] C. R. Schirlitz, ἰαχήμασι *LG* 885 μετέβαλεν] Hermann, μετέβαλε *LG* 886 ἐκπνεύσεται] Elmsley, ἐπνεύσατε *LG* 887 Amphitryoni tribuit O. Hense, choro continuant *LG* | fort. v. post 890 transponendus | ἰώ μοί μοι *G* 888 τὸ σὸν ἰὼ Ζεῦ γένος *LG*, numeris supra scriptis mut. in ἰὼ Ζεῦ τὸ σὸν γένος *l* | εὔγονον *G* 889 λυσσάδες ὠμοβρῶτες] Wakefield (ὠμοβρῶτες) et Hermann, λύσσα δέ σ' ὠμόβροτος *LG* | ἀποινόδικοι *G*, sed α ex ευ corr. *g* | ἄδικοι δίκαι Hartung, ἄδικοι Ποιναί Wilamowitz 890 κακοῖς H. Stephanus | fort. νεκροῖς ἐκπετῶσιν 891—916 lineolas praefixit 891, 893, 900, 901, 906, 911, 916 *l*, 904, 909, 913 *L*, nihil praescripsit *G* 891 χορεύματ' ἄτερ τυπάνων Hermann (χορεύματα Stephanus) | ἅπερ *G*, ἄτερ *g*, 892 Βρομίου Hartung 895 ⟨τᾶς⟩ βοτρύων Pflugk | λοιβᾶς] Barnes, λώβας *LG*

ΑΜ. φυγῇ, τέκν', ἐξορμᾶτε.
ΧΟ. δάιον τόδε δάιον μέλος ἐπαυλεῖται.
κυναγετεῖ τέκνων διωγμόν·
οὔποτ' ἄκραντα δόμοισιν Λύσσα βακχεύσει.

ΑΜ. αἰαῖ κακῶν.

ΧΟ. αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω
πατέρα τάν τε παιδοτρόφον, ᾇ μάταν
τέκεα γεννᾶται.

ἰδοὺ ἰδού,
θύελλα σείει δῶμα, συμπίπτει στέγη.

ἢ ἢ τί δρᾷς, ὦ Διὸς
παῖ; μελάθρων ἄραγμα ταρτάριον, ὡς
ἐπ' Ἐγκελάδῳ ποτὲ Παλλάς, ἐς δόμους πέμπεις.

ΑΓΓΕΛΟΣ.

ὦ λευκὰ γήρᾳ σώματ',
ΧΟ. ἀνακαλεῖς τίνα με τίνα βοάν;
ΑΓΓ. ἄλαστα τἀν δόμοισι.
ΧΟ. μάντιν οὐχ ἕτερον ἄξομαι.
ΑΓΓ. τεθνᾶσι παῖδες. *ΧΟ.* αἰαῖ.
ΑΓΓ. στενάζεθ', ὡς στενακτά. *ΧΟ.* δάιοι φόνοι,
δάιοι δὲ τοκέων χέρες· ὦ.
ΑΓΓ. οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν.
ΧΟ. πῶς παισὶ στενακτὰν ἄταν ἄταν
πατέρος ἀμφαίνεις;

896 Amphitryoni tribui] choro continuant *LG* | *τέκνα L*, *τέκν' l* 898 *τέκνων*] Hermann, *τὲ τέκνων LG* 899 *δόμοισι G* 900 Amphitryoni tribuit Wilamowitz 902 *πατέρα*] *π͞ρα* in ras. scr. *L* sic ut facile *παῖ* legas, *παῖ G* | *ᾇ μάταν*] Musgrave, *μάταν LG* 903 *τέκνα G* 904 *ζήτει* in marg. *L* 906 *ἢ ἢ LG* 907 *μελάθρων ἄραγμα*] Reiske, *μελάθρω τάραγμα LG* | *ταρτάριον*] Hartung, *ταρτάρειον LG* 908 *ἐγγελάδω LG*, *ἐγκελάδω g* 909—916 personarum vices restituit post H. Stephanum, Tyrwhittum, Musgravium, Fixium, Hermannum Kirchhoff (vide ad 891). Pro *ἄγγελος* fort. praestat *θεράπων* 909 *σώματα LG* 910 *ἀγκαλεῖς* Dindorf | *τίνα με*] Hermann, *με LG* 915 fort. *δάιαι* | *χέρες LG*, *χεῖρες l* | *ὦ LG*, quod in *L* bipartito scripto spatio post *χεῖρες* relicto sic super *ἄταν* v. 917 positum est: *ἄταν ἄτ* (*ὦ* *α* *αν* superscr.)

λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ
μέλαθρα κακὰ τάδε
τλήμονάς τε παίδων ψυχάς;

ΑΓΓ. ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
καθάρσι' οἴκων, γῆς ἄνακτ' ἐπεὶ κτανὼν
ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης·
χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων
πατήρ τε Μεγάρα τ'· ἐν κύκλῳ δ' ἤδη κανοῦν
εἵλικτο βωμοῦ, φθέγμα δ' ὅσιον εἴχομεν.
μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν,
ἐς χέρνιβ' ὡς βάψειεν, Ἀλκμήνης τόκος
ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς
παῖδες προσέσχον ὄμμ'· ὃ δ' οὐκέθ' αὑτὸς ἦν,
ἀλλ' ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος
ῥίζας τ' ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν
ἀφρὸν κατέσταζ' εὔτριχος γενειάδος.
ἔλεξε δ' ἅμα γέλωτι παραπεπληγμένῳ·
πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα
καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω
ἐξὸν μιᾶς ἐκ χειρὸς εὖ θέσθαι τάδε;
ὅταν δ' ἐνέγκω δεῦρο κρᾶτ' Εὐρυσθέως,
ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας.
ἐκχεῖτε πηγάς, ῥίπτετ' ἐκ χερῶν κανᾶ.
τίς μοι δίδωσι τόξα; τίς δ' ὅπλον χερός;
πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν
μοχλοὺς δικέλλας θ', ὡς τὰ Κυκλώπων βάθρα
φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα

919 *λέγε λέγε* Dindorf 920 *ἔσυτο G*, *ἔσσυτο L* 921 *ψυχάς*] Wilamowitz, *τύχας LG* 922 super notam *ἄγγ* scr. *ἐξά(γγελος) l* 924 *ἐξέβαλε* om. *LG*, add. *l* et in marg. *g* 925 *τέκνων*] Canter, *πέπλων LG*, fort. *παίδων δὲ . . εἱστήκει χορός*. Cfr. 548 929 *τόκος*] *γόνος* Athen. IX p. 409 A 930 *σιωπῇ G*, sed *σι* ex *δι* fecit *g* | *πατρὸς*] Aldina, *πάρος LG* 931 *ὄμμα L*, *ὄμμ' l* | *οὐκέθ' αὑτὸς*] Valckenaer, *οὐκέτ' αὐτὸς LG* 933 *αἱματῶπας*] Porson, *αἱματωποὺς LG* 934 *εὔτριχος*] Wilamowitz, *εὐτρίχου LG* 936 *ἀτὰρ τί* Naber | *θύω*] H. Stephanus, *θυμῶ LG* 938 *ἐκ*] scripsi, *μοι LG* 941 *ῥίπτετ'*] H. Stephanus, *ῥιπτεῖτ' LG* | *χερῶν*] scripsi, *χειρῶν LG* 942 *τίς δ'*] Barnes, *τίς LG*, fort. *τίς ῥόπτρον χερί;* 944 *δικέλλα G*, *δικέλλας g* *ὡς τὰ*] Wakefield, *ὥστε LG* 945 *τύκοις*] Brodeau, *τύχαις LG*

στρεπτῷ σιδήρῳ συντριαινώσω πάλιν.
ἐκ τοῦ δὲ βαίνων ἅρματ᾽ οὐκ ἔχων ἔχειν
ἔφασκε δίφρου τ᾽ εἰσέβαινεν ἄντυγα
κἄθεινε, κέντρῳ δῆθεν ὡς θείνων, χερί.
διπλοῦν δ᾽ ὀπαδοῖς ἦν, γέλως φόβος θ᾽ ὁμοῦ.
καί τις τόδ᾽ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών·
παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται;
ὃ δ᾽ εἷρπ᾽ ἄνω τε καὶ κάτω κατὰ στέγας,
μέσον δ᾽ ἐς ἀνδρῶν᾽ ἐσπεσὼν Νίσου πόλιν
ἥκειν ἔφασκε, δωμάτων ἔσω βεβώς.
κλιθεὶς δ᾽ ἐς οὖδας ὡς ἐκεῖ σκευάζεται
θοίνην. διελθὼν δ᾽ ἐν βραχεῖ χρόνον μονῆς
Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.
κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων,
πρὸς οὐδέν᾽ ἡμιλλᾶτο κἀκηρύσσετο
αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,
ἀκοὴν ὑπειπών. δεινὰ δ᾽ Εὐρυσθεῖ βρέμων
ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν
θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε·
ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως
τῆσδ᾽; οὔ τί που φόνος σ᾽ ἐβάκχευσεν νεκρῶν,
οὓς ἄρτι καίνεις; ὃ δέ νιν Εὐρυσθέως δοκῶν
πατέρα προταρβοῦνθ᾽ ἱκέσιον ψαύειν χερός,
ὠθεῖ, φαρέτραν δ᾽ εὐτρεπῆ σκευάζεται
καὶ τόξ᾽ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως
δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ
ὤρουον ἄλλος ἄλλοσ᾽, ἐς πέπλους ὃ μὲν
μητρὸς ταλαίνης, ὃ δ᾽ ὑπὸ κίονος σκιάν,
ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξ᾽ ὕπο.

946 *συντριαινώσω*] H. Stephanus, *συντριαινώσειν LG* | *πάλιν*] Scaliger, *πόλιν LG* 947 *τοῦ δὲ*] Radermacher, *τοῦδε LG* | *αὐτοῦ δὲ βαίνων* Dio Chrys. 32 p 391 C, *τοιαῦτ᾽ ἀλύων* vel *ἀλαίνων* Herwerden 948 *δίφρου δ᾽* et *ἄντυγας* Dio 949 *κέντρον δῆθεν ὡς ἔχων* Dio | *θείνων*] L. v. Sybel, *θένων LG* 950 *διπλοῦν*] scripsi (ut olim Nauck), *διπλοῦς LG* 951 *τόδ᾽*] *τότ᾽* Elmsley 953 *εἵρπεν LG* 957 *ἐν βραχεῖ*] scripsi, *εἰς βραχὺν LG* 960 *οὐδὲν G*, *οὐδέν᾽ g* | *κἀκηρύσσετο*] Maltby et Reiske, *κἀξεκηρύσσετο LG* 961 fort. *πρὸς αὐτὸς αὑτοῦ* (cfr. Aesch. Prom. 762) 966 *σ᾽* om. *G* | *ἐβάκχευσεν g*, *ἐβάκχευσε LG* 972 *ὤρουεν G*

βοᾷ δὲ μήτηρ· ὦ τεκών, τί δρᾷς; τέκνα
κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τ' ὄχλος.
ὃ δ' ἐξελίσσων παῖδα κίονος κύκλῳ
τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.
ὃ δ' ἠλάλαξε κἀπεκόμπασεν τάδε·
εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
ἄλλῳ δ' ἐπεῖχε τόξ', ὃς ἀμφὶ βωμίαν
ἔπτηξε κρηπῖδ' ὡς λεληθέναι δοκῶν.
φθάνει δ' ὁ τλήμων γόνασι προσπεσὼν πατρός,
καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,
ὦ φίλτατ', αὐδᾷ, μή μ' ἀποκτείνῃς, πάτερ·
σός εἰμι, σὸν παῖδ', οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
ὃ δ' ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,
ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,
μυδροκτύπον μίμημ', ὑπὲρ κάρα βαλὼν
ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
ἔρρηξε δ' ὀστᾶ. δεύτερον δὲ παῖδ' ἑλών,
χωρεῖ τρίτον θῦμ' ὡς ἐπισφάξων δυοῖν.
ἀλλὰ φθάνει νιν ἡ τάλαιν' ἔσω δόμων
μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.
ὃ δ' ὡς ἐπ' αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ
δάμαρτα καὶ παῖδ' ἑνὶ κατέστρωσεν βέλει.
κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·

977 sq. ὃ δ' ἐξελίσσων κίονος κύκλῳ πόδα, χόρευμα δεινόν (ποδὸς πόρευμα δεινὸν Nauck) παῖδ' ἐναντίον σταθεὶς Dobree, fort. ὃ δ' ἐξελίσσων κίονος κύκλῳ πόδα, ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος (991), βάλλει κτέ. (deleto v. 978) 978 τόρνευμα mut. in τόρευμα *LG* 980 ὀρθοστάτας] Barnes, ὀρθοστάδας *LG* 981 ἠλάλαξε *L*, ἠλάλαξε *lG* | κἀπεκόμπασε *L*, κἀπεκόμπασεν *lG* 983 fort. πατρῷον | ἐκτείνων *G*, corr. *g* 984 τόξα *L*, τόξ' *l* 985 κρηπῖδα *L*, κρηπῖδ' *l* 989 σὸν παῖδ'] Elmsley, σὸς παῖς *LG* 990 στρέφων] ed. Hervag. alt., τρέφων *LG* 991 post 978 transponit Herwerden 995 θῦμα *L*, θῦμ' *l* | δυεῖν mut. in δυοῖν *LG* 996 δόμων] fort. μυχῶν 998 Κυκλωπίοισιν] Dindorf, κυκλωπείοισιν *G* et ει ex ι correcto *L* 1000 κατέστρωσε *L*, corr. *l*

ἀλλ᾽ ἦλθεν εἰκὼν ὡς ὁρᾶν ἐφαίνετο
Παλλὰς κραδαίνουσ᾽ ἔγχος ἐπὶ λόφῳ κέαρ,
κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
ὅς νιν φόνου μαργῶντ᾽ ἐπέσχε κεἰς ὕπνον
καθῆκε· πίτνει δ᾽ ἐς πέδον, πρὸς κίονα
νῶτον πατάξας, ὃς πεσήμασι στέγης
διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
ἡμεῖς δ᾽ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα
σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων
ἀνήπτομεν πρὸς κίον᾽, ὡς λήξας ὕπνου
μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
εὕδει δ᾽ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα,
παῖδας φονεύσας καὶ δάμαρτ᾽. ἐγὼ μὲν οὖν
οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.

ΧΟ. *ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα*
τότε μὲν περισαμότατος καὶ ἄπιστος
Ἑλλάδι τῶν Δαναοῦ παίδων·
τὰ δ᾽ ὑπερέβαλε, παρέδραμε τὰ τότε κακά.

τάλανι διογενεῖ κόρῳ μονοτέκνου Πρόκνης
φόνον ἔχω λέξαι θυόμενον Μούσαις·
σὺ δὲ τέκνα τρίγονα τεκόμενος, ὦ δάιε,
λυσσάδι συγκατειργάσω μοίρᾳ.

ἒ ἔ, τίνα στεναγμὸν

1002 fort. *εἰκών, ὡς ὁρῶσι φαίνεται* | *ἐφένετο G*, corr. *g* 1003 *ἐπὶ λόφῳ κέαρ*] *ἐπίλογχον χερί* Canter, *εὔλοφος κόρη* Herwerden, *ἐπίφοβον χερί* Schumacher 1005 *μαργῶντ᾽ ἐπέσχε*] Nauck (*μαργῶντά τ᾽ ἔσχε* Elmsley), *μαργῶντος* (*μαργόντος G*) *ἔσχε LG*. Fort. *μαιμῶντ᾽*. Cfr. Soph. Ai. 50 1006 *ἐς* hic *G* 1007 *κατάξας g* | *ὃς LG*, *ὡς g* 1009. 1010 transposuit Pierson 1009 *σειραίων βρόχων*] Pierson, *σειρεύων βρόχῳ LG* 1010 *ἐλευθεροῦντες*] fort. *ἀπαλλάσσοντες* 1011 *κίονα L*, *κίον᾽ l* 1016 sqq. chorica singulis choreutis tribuenda videntur, quod monuit Hermann 1016 *πέτρα*] Bothe, *πάτρα LG* 1017 *τό τὲ L*, *τοτὲ G* | *περισαμότατος L*, *η* super *α* scr. *l* | *ἄπιστος*] Reiske, *ἄριστος LG* 1018 *τῶν LG*, *τῶν τῶν l* 1020 *τὰ δ᾽*] Tyrwhitt, *τάδ᾽ LG* 1021 *τάλανι* delet Dindorf 1022 *θυόμενον*] fort. *μελόμενον* 1023 *δάιε*] Canter, *δαΐς LG* | *τρίγον᾽, ὦ δάιε, τεκόμενος* Wilamowitz 1024 *μοίρᾳ*] fort. *μωρίᾳ* 1025 *ἒ ἔ*] Kirchhoff (*αἰαῖ* Hartung), *ἐς LG*

ἢ γόον ἢ φθιτῶν
ᾠδὰν ἢ τίν' Ἅιδα χορὸν ἀχήσω;

φεῦ φεῦ·
ἴδεσθε, διάνδιχα κλῇθρα
κλίνεται ὑψιπύλων δόμων.

ἰώ μοι·
ἴδεσθε τάδε τέκνα πρὸ πατρὸς
ἄθλια κείμενα δυστάνου,
εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου.

περὶ δὲ δεσμὰ καὶ πολύβροχ' ἁμμάτων
ἐρείσμαθ' Ἡράκλειον
ἀμφὶ δέμας τάδε λαΐνοις
ἀνημμένα κίοσιν οἴκων.

ὃ δ' ὥς τις ὄρνις ἄπτερον καταστένων
ὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶ
πυκνὴν διώκων ἤλυσιν πάρεσθ' ὅδε.

ΑΜΦΙΤΡΥΩΝ.

Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ-
γα τὸν ὕπνῳ παρειμένον ἐάσετ' ἐκ-
λαθέσθαι κακῶν;

ΧΟ. κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ
τέκεα καὶ τὸ καλλίνικον κάρα.

ΑΜ. ἑκαστέρω πρόβατε, μὴ
κτυπεῖτε, μὴ βοᾶτε, μὴ
τὸν εὕδι' ἰαύονθ'
ὑπνώδεά τ' εὐνᾶς ἐγείρετε.

1027 τίν'] Dobree, τὸν *L G* | ἀίδα *LG* | χορὸν] νόμον Paley | ἀχήσω] Elmsley, ἰαχήσω *L G* 1031 ἰώ μοι μοι *G*, ὤμοι Hermann 1032 πρὸ* (fort. ς erasum) *L*, πρὸ *G* 1033 κείμενα *L*, sed με in lit. scr. *l* 1034 ἐκ παίδων] Burges, ἐκποδὼν *L G* 1035 περὶ δεσμὰ δὲ *l* | περὶ] fort. χερὶ | ἁμάτων *G* 1038 ἀνημμένα] Elmsley, ἀνημμέν' (ἀνημμένα *l*) ἀμφὶ *L G* | οἴκων] Brodeau, οἰκεῖν *L G* 1041 πυκνὴν] J. Heiland, πικρὰν *L G* | ἤλυσιν] Canter, λύσιν *L G*, τὴν λύσιν *l* 1042 σίγα σίγα *L G* 1043 ἐάσετ'] Victorius, ἐάσατ' *L G* 1045 κατὰ σὲ *G*, καὶ σὲ *L*, sed ὶ σ in lit. scr. *l* (fuerat igitur κατὰ σὲ) 1046 καλλίνεικον mut. in καλλίνικον *L* 1049 εὕδι' ἰαύονθ'] Reiske, εὖ διαύοντα *L G* 1049 sq. fort. ἰαύοντά θ' ὕπνῳ τ' ἐνδόντ' ἐγείρητ' εὐνᾶς

ΧΟ. οἴμοι.
φόνος ὅσος ὅδ' *ΑΜ.* ἆ ἆ,
διά μ' ὀλεῖτε. *ΧΟ.* κεχυμένος ἐπαντέλλει.
ΑΜ. οὐκ ἀτρεμαῖα θρῆνον αἰάξετ', ὦ γέροντες;
μὴ δέσμ' ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν,
ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταρρήξῃ.
ΧΟ. ἀδύνατ' ἀδύνατά μοι.
ΑΜ. σῖγα, πνοὰς μάθω· φέρε πρὸς οὖς βάλω.
ΧΟ. εὕδει; *ΑΜ.* ναί, εὕδει
ὕπνον ἄυπνον ὀλόμενος, ὃς ἔκανεν ἄλο-
χον, ἔκανε δὲ τέκεα,
τοξήρει ψαλμῷ [τοξεύσας].
ΧΟ. στέναζέ νυν *ΑΜ.* στενάζω.
ΧΟ. τέκνων ὄλεθρον *ΑΜ.* ὤμοι.
ΧΟ. σέθεν τε παιδός. *ΑΜ.* αἰαῖ.
ΧΟ. ὦ πρέσβυ *ΑΜ.* σῖγα σῖγα·
παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρ'
ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω.
ΧΟ. θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ.
ΑΜ. ὁρᾶθ' ὁρᾶτε.
τὸ φάος ἐκλιπεῖν ἐπὶ κακοῖσιν οὐ
φεύγω τάλας, ἀλλ' εἴ με κανεῖ πατέρ' ὄντα,
πρὸς δὲ κακοῖς κακὰ μήσεται
πρὸς Ἐρινύσι θ' αἷμα σύγγονον ἕξει.
ΧΟ. τότε θανεῖν σε χρῆν, ὅτε δάμαρτι σᾷ
φόνον ὁμοσπόρων

1051 ὅδ'] Hermann, ὅδε *LG* 1052 διά μ' ὀλεῖτε] Wakefield διαμολεῖτε *LG* 1052 sq. *ΧΟ.* et *ΑΜ.* addidit Hermann | ἐπαντέλλει apogr. Paris., ἐπαντέλλοι *LG* 1054 ἀτρεμαῖα . . αἰάξετ'] Hermann, ἀτρεμέα . . αἰάζετ' *LG* 1055 μὴ in ras. scr. *l* | ἢ δέσμ' . . καταρρήξει Pflugk, μὴ δέσμ' . . ἀπὸ σὲ κτάνῃ, ἀπὸ κτἑ. Herwerden 1056 καταρρήξῃ] Hermann, καταράξῃ *LG* 1059 σίγα *LG* 1061 ἄυπνον] Dobree, ὕπνον *LG* | ὀλόμενος] scripsi, ὀλόμενον *LG* 1064 τοξεύσας delevit Madvig 1065 στέναξε νῦν *LG* 1065 sq. στενάζω τέκνων ὄλεθρον Amphitryoni, cetera usque ad πρέσβυ 1068 choro tribuunt *LG*, correxit Hermann 1066 ὤμοι] Hermann, ἰώ μοι *L*, ἰώ μοι μοι *G* 1068 σίγα σίγα *LG* 1069 ἐξανεγειρόμενος Hermann 1070 κρύψω] fort. κεύσω (cfr. Soph. Ant. 85) 1071 ἔχει] fort. στέγει 1073 τὸ] Hermann, τὸ μὲν *LG* | οὐ] ed. Hervag. alt., ὦ *LG* | κακοῖς ἵν' εἴμ' οὐ Nauck 1074 τάλας φεύγω *LG*, φεύγω τάλας *l* 1076 ἐριννύσι *LG* | Ἐρινύσι θ'] fort. Ἐρινύσιν 1077 σ' ἐχρῆν *LG*

ἔμολες ἐκπράξας
Ταφίων περίκλυστον ἄστυ πέρσας.
AM. φυγᾷ φυγᾷ, γέροντες, ἀποπρὸ δωμάτων
διώκετε φεύγετε μάργον
ἄνδρ' ἐπεγειρόμενον.
τάχα φόνον ἕτερον ἐπὶ φόνῳ βαλὼν
ἀν' αὖ βακχεύσει Καδμείων πόλιν.
XO. ὦ Ζεῦ, τί παῖδ' ἤχθηρας ὧδ' ὑπερκόπως
τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδ' ἤγαγες;

ΗΡΑΚΛΗΣ.

ἔα·
ἔννους μέν εἰμι καὶ δέδορχ' ἅπερ με δεῖ,
αἰθέρα τε καὶ γῆν τόξα θ' Ἡλίου τάδε·
ὡς δ' ἐν κλύδωνι καὶ φρενῶν ταράγματι
πέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέω
μετάρσι', οὐ βέβαια, πνευμόνων ἄπο.
ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος
νεανίαν θώρακα καὶ βραχίονα,
πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματι
ἧμαι νεκροῖσι γείτονας θάκους ἔχων;
πτερωτὰ δ' ἔγχη τόξα τ' ἔσπαρται πέδῳ,
ἃ πρὶν παρασπίζοντ' ἐμοῖς βραχίοσιν
ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τ' ἐσῴζετο.
οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν
Εὐρυσθέως δίαυλον ⟨ἐντολαῖς⟩ μολών;

1079 ἔμολες] Bothe, ἔμελλες *LG* | ἐκπράξας] Hartung, ἐπράξειν mut. in ἐκπράξειν *L*, ἐκπράξειν *G* 1084 τάχα δὲ φ. ἕτερον Hermann, τάχα φ. ἔθ' ἕτερον Kirchhoff, τάχα φ. ἑτέρων Nauck, ἦ τάχα φ. ἕτερον Wilamowitz 1085 ἀν' αὖ βακχεύσει] Nauck, ἀναβακχεύσει *LG* 1086 *XO.*] *HP.* hic, non 1088 *LG*, corr. Heath | ὑπερκόπως] Wakefield, ὑπερκότως *LG* 1087 κακὸν *G*, κακῶν *g* 1089 bis scriptus in *G* | ἔννους] scripsi, ἔμπους *L*, ἔμπνους *lG*. Cfr. Bacch. 1270 1091 ὡς δ'] Reiske, ὡς *LG* 1092 πνοαῖς θερμαῖς Schenkl 1093 πνευμόνων *LG*, πλευμόνων *l* 1094 νεανίαν] fort. καὶ γυῖα καὶ 1096 πρὸς ἡμιθραύστῳ] Elmsley, πρόσειμι θραυστῷ *LG* | τυκίσματι] Fix, τειχίσματι *LG* 1097 ἧμαι] Musgrave, ἢ μὲν *LG* | ἔχων] Musgrave, ἔχω *LG* 1098 δ'] Hermann, τ' *LG* | τ'] Canter, δ' *LG* 1100 ἔσωζε *Lg*, ἔδοξε *G* | πλευρά τ' Elmsley 1101 οὔ που] Dindorf, οὔπω *LG* 1102 ἐντολαῖς] Pierson, εἰς ἅδου *LG* | μολών] δραμών Hartung, fort. δίαυλον ὑποκάμψας κράτει

ἀλλ' οὔτε Σισύφειον εἰσορῶ πέτρον
Πλούτωνά τ' οὐδὲ σκῆπτρα Δήμητρος κόρης.
ἔκ τοι πέπληγμαι· ποῦ ποτ' ὢν ἀμηχανῶ;
ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,
δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;
σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.
ΑΜ. *γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;*
ΧΟ. *κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.*
ΗΡ. *πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας,*
τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;
ΑΜ. *ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.*
ΗΡ. *πράσσω δ' ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς;*
ΑΜ. *ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.*
ΗΡ. *μέγας γ' ὁ κόμπος, τὴν τύχην δ' οὔπω λέγεις.*
ΑΜ. *ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.* 1117
ΗΡ. *παπαῖ, τόδ' ὡς ὕποπτον ᾐνίξω πάλιν.* 1120
ΑΜ. *καί σ' εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.* 1121
ΗΡ. *ἐπεὶ τί καινὸν ὑπογράφῃ τὠμῷ βίῳ;* 1118
ΑΜ. *εἰ μηκέθ' Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.* 1119
ΗΡ. *οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.* 1122
ΑΜ. *λύσω, γέροντες, δεσμὰ παιδὸς ἢ τί δρῶ;*
ΗΡ. *καὶ τόν γε δήσαντ' εἴπ'· ἀναινόμεσθα γάρ.*
ΑΜ. *τοσοῦτον ἴσθι τῶν κακῶν· τὰ δ' ἄλλ' ἔα.*
ΗΡ. *ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι;*
ΑΜ. *ὦ Ζεῦ, παρ' Ἥρας ἆρ' ὁρᾷς θρόνων τάδε;*
ΗΡ. *ἀλλ' ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν;*

1103 *ἀλλ' οὔτι* Elmsley | *πέτρον*] Brodeau, *πτερόν* *L* in ras. et *G* 1104 *οὐ Τιτυὸν οὐδὲ* Weil 1110 *προδοὺς*] H. Stephanus, *προδῶς* *LG* 1112 delet F. Gu. Schmidt. Fort. verba *καὶ συναμπίσχῃ κόρας τοῦ φιλτάτου σοι* eicienda 1115—1146 lineolae sine notis praefixae in *LG* 1115 ἃ (fort. ὃ scribendum) *κἂν θεῶν τις εἰ πάθοι* (*μάθοι* Paley) *καταστένοι*] Canter, *ἀκανθεὼν τις εἴπαθ' οἷ καταστένει* (οι *supra*) *LG*, in marg. *λούουσιν ῥάχιν* (mut. in *ῥάχις* *l*) *L* (fort. *λέγουσιν ῥάχιν*) 1116 *γ'* *L*, *δ'* *G* 1118 sq. post 1121 transposuit Nauck (v. 1122 post 1119 suum locum habere monuit Jacobs) 1118 *ἐπεὶ τί*] Badham, *εἰπέ εἴ τι* *LG*, *εἴπ' εἴ τι* *lg* 1119 *μηκέθ'*] Canter, *μὴ καθ'* *LG* | *εἶ, φράσαιμεν*] Musgrave, *ἐκφράσαιμεν* *LG* 1124 *εἰπέ* *L*, *εἴπ'* *l* 1126 *ἀρκεῖ σιωπὴ γὰρ . . ὃ βούλομαι*] Heath, *ἀρκεῖ· σιωπὴ* (*σιωπῇ* *g*) *γὰρ . . οὐ βούλομαι* *LG* 1128 *ἀλλ' εἴ* *G*

ΑΜ. τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.
ΗΡ. ἀπωλόμεσθα· συμφορὰν λέξεις τίνα;
ΑΜ. ἰδοὺ θέασαι τάδε τέκνων πεσήματα.
ΗΡ. οἴμοι· τίν' ὄψιν τήνδε δέρκομαι τάλας;
ΑΜ. ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις.
ΗΡ. τί πόλεμον εἶπας; τούσδε τίς διώλεσε;
ΑΜ. σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος.
ΗΡ. τί φής; τί δράσας; ὦ κάκ' ἀγγέλλων πάτερ.
ΑΜ. μανείς· ἐρωτᾷς δ' ἄθλι' ἑρμηνεύματα.
ΗΡ. ἦ καὶ δάμαρτός εἰμ' ἐγὼ φονεὺς ἐμῆς;
ΑΜ. μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.
ΗΡ. αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος.
ΑΜ. τούτων ἕκατι σὰς καταστένω τύχας.
ΗΡ. ποῦ δ' οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;
ΑΜ. ὅτ' ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί.
ΗΡ. ἦ γὰρ συνήραξ' οἶκον ἐν βακχεύμασιν;
ΑΜ. οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά.
ΗΡ. οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς
τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς,
κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα
ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας
τέκνοις δικαστὴς αἵματος γενήσομαι;
ἢ σάρκα τὴν ἐμὴν ἐμπρήσας πυρί,
δύσκλειαν ἣ μένει μ' ἀπώσομαι βίου;
ἀλλ' ἐμποδών μοι θανασίμων βουλευμάτων
Θησεὺς ὅδ' ἕρπει συγγενὴς φίλος τ' ἐμός.
ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος
ἐς ὄμμαθ' ἥξει φιλτάτῳ ξένων ἐμῶν.
οἴμοι, τί δράσω; ποῦ κακῶν ἐρημίαν

1130 *λέξεις*] Brodeau, *ἕξεις LG* 1133 *ὁ σπεύσας LG*, *ἔσπευσας l* 1134 *διώλεσεν l* 1138 *εἰμὶ L*, *εἴμ' l* | *φορεὺς G*, corr. *g* 1142 sq. post 1145 collocavit Wilamowitz 1142 *ἐν βακχεύμασιν*] Wilamowitz (*βακχεύμασιν* Pflugk), *ἢ βάκχευσ' ἐμόν LG* 1146 *δῆτα*] Schaefer, *δή γε LG* 1146 sq. *τί . . φονεύς* delet, in v. 1148 cum Elmsleio *οὐκ εἶμι* scribens, Paley 1148 *ἅρματα G* 1150 *δικαστὴς*] *καθαρτὴς* Nauck 1151 *ἢ*] fort. *οὐ* | *τὴν ἐμὴν*] *τὴν τάλαιναν* Elmsley, *τήνδε τλήμον'* Stadtmueller, fort. *τήνδε μυσαρὸν* 1151 sq. delet Holthoefer 1152 *με L*, *μ' l* 1156 *φιλτάτῳ*] Reiske, *φιλτάτων LG* 1157 *ποῦ*] Hermann, *ποῖ LG*

εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών;
φέρ' ἄν τι . . . κρατὶ περιβάλω σκότον.
αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς,
κοὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω
καὶ τῷδε προστρόπαιον αἷμα προσβαλών.

ΘΗΣΕΥΣ.

ἥκω σὺν ἄλλοις οἳ παρ' Ἀσωποῦ ῥοὰς
μένουσιν ἔνοπλοι γῆς Ἀθηναίων κόροι,
σῷ παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ.
κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν
ὡς σκῆπτρα χώρας τῆσδ' ἀναρπάσας Λύκος
ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται.
τίνων δ' ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς
σώσας με νέρθεν ἦλθον, εἴ τι δεῖ, γέρον,
ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων.
ἔα· τί νεκρῶν τῶνδε πληθύει πέδον;
οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν
ὕστερος ἀφῖγμαι; τίς τάδ' ἔκτεινεν τέκνα;
τίνος γεγῶσαν τήνδ' ὁρῶ συνάορον;
οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας,
ἀλλ' ἄλλο τοί που καινὸν εὑρίσκω κακόν.

ΑΜ. ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων ⟨ἄναξ⟩.
ΘΗ. τί χρῆμά μ' οἰκτροῖς ἐκάλεσας προοιμίοις;
ΑΜ. ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν.
ΘΗ. οἱ παῖδες οἵδε τίνος, ἐφ' οἷς δακρυρροεῖς;
ΑΜ. ἔτεκε μέν νιν οὑμὸς ἶνις τάλας,
τεκόμενος δ' ἔκανε, φόνιον αἷμα τλάς.

1159 λείπει superscr. *l* | φέρ', ἀλλὰ Pflugk, fort. φέρ', ἀλλὰ πέπλων | σκότον] Dindorf, σκότος *LG* 1161 post 1162 transposui 1162 κοὐδὲν] scripsi, οὐδὲν *LG* 1161 προστρόπαιον] μυσαρὸν in marg. adscr. *L* | προσβαλών] Canter, προσλαβών *LG* 1173 οὔπου] οὔπου τι *L* (i. e. οὔπου et οὔτοι), οὔπω τι *lG* 1174 ἀφῖγμαι apogr., ἀφεῖμαι *LG* | ἔκτειν∗ *L*, ἔκτεινεν *lG* 1175 ξυνάορον *G* 1177 τοί που *l*, τι που *LG* (cfr. 1173), πού τι Wilamowitz 1178 ἄναξ supplevit Hermann 1180—2 lineolae praefixae in *LG* 1181 τίνος] scripsi, τίνες *LG* 1182 μέν νιν] Elmsley, μὲν *LG* | ἶνις *LG*, superscr. υἱὸς *L* 1183 ἔκανε] Matthiae, ἔκτανε *LG* | ἔκαν', ἀνόσιον αἷμα Camper | φοίνιον *l*

ΘΗ. εὔφημα φώνει.
ΑΜ. βουλομένοισιν ἐπαγγέλλῃ.
ΘΗ. ὢ δεινὰ λέξας.
ΑΜ. οἰχόμεθ' οἰχόμεθα πτανοί.
ΘΗ. τί φής; τί δράσας;
ΑΜ. μαινομένῳ πιτύλῳ πλαγχθεὶς
ἑκατογκεφάλου βαφαῖς ὕδρας.
ΘΗ. Ἥρας ὅδ' ἀγών· τίς δ' ὅδ' οὖν νεκροῖς, γέρον;
ΑΜ. ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ὃς ἐπὶ
δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ-
σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.
ΘΗ. φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ;
ΑΜ. οὔ τἂν εἰδείης
ἕτερον πολυμοχθότερον πολυπλαγκτότερόν τε θνατῶν.
ΘΗ. τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;
ΑΜ. αἰδόμενος τὸ σὸν ὄμμα
καὶ φιλίαν ὁμόφυλον
αἷμά τε παιδοφόνον.
ΘΗ. ἀλλ' ὡς συναλγῶν γ' ἦλθον, ἐκκάλυπτέ νιν.
ΑΜ. ὦ τέκνον,
πάρες ἀπ' ὀμμάτων
πέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον.
βάρος ἀντίπαλον δακρύοισιν ἁμιλλᾶται.
ἱκετεύομεν ἀμφὶ σὰν
γενειάδα καὶ γόνυ καὶ χέρα προσπίτνων
πολιόν τε δάκρυον ἐκβαλών.
ἰὼ παῖ, κατά-
σχεθε λέοντος ἀγρίου θυμόν, ὡς

1187 οἰχόμεσθ' οἰχόμεσθα *l* 1189 πλαχθεὶς *G* 1191 ἀγών] Heath, ἀγὼν *LG* | δ' ὅδ' οὖν] Reiske, δόλον *LG* 1192 ὃς ἐπὶ] Canter, ἐπὶ *LG* 1193 ἦλθε *LG* | θεοῖς *l* 1194 πέδον *G* | ἀσπιστάς] εὐθεῖα superscr. *l* 1195 ὧδε ex ὅδε factum in *L* 1196 οὔ τἂν] Paley, οὐκ ἂν *LG*, οὐκ ἄν γ' *l* | οὐκ ἂν ἴδοις Elmsley 1197 πολυπλαγκότερον *LG*, τ addidit *l* 1199 lineola praefixa in *L* | αἰδούμενος *lg* 1202 ὡς συναλγῶν γ'] Wakefield, εἰς συναλγοῦντ' *LG* 1205 πέπλον *G*, sed πέ add. et ο in ras. scr. *g* 1206 δακρύοισιν ἁμιλλᾶται] Hermann (δακρύοισιν ἁμιλλᾶσθαι Bothe), δακρύοις συναμιλλᾶται *LG*. Versum post 1209 collocat Schenkl 1211 κατάσχεθε] Elmsley, κάτασχε *LG* | θυμόν, ὡς] Elmsley, θυμὸν ὅπως *LG*, θυμόν γ' ὅπως *l*, θυμόν, ᾧ Schenkl

δρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ,
κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.

ΘΗ. εἶεν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας
αὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν.
οὐδεὶς σκότος γὰρ ὧδ' ἔχει μέλαν νέφος,
ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν.
τί μοι προσείων χεῖρα σημαίνεις φυγεῖν;
ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων;
οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς·
καὶ γάρ ποτ' ηὐτύχησ'· ἐκεῖσ' ἀνοιστέον,
ὅτ' ἐξέσωσάς μ' ἐς φάος νεκρῶν πάρα.
χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων
καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει,
συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ.
ἀνίστασ', ἐκκάλυψον ἄθλιον κάρα,
βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν,
φέρει τὰ τῶν θεῶν πτώματ' οὐδ' ἀναίνεται.
ΗΡ. Θησεῦ, δέδορκας τόνδ' ἀγῶν' ἐμῶν τέκνων;
ΘΗ. ἤκουσα, καὶ βλέποντι σημαίνεις κακά.
ΗΡ. τί δῆτά μου κρᾶτ' ἀνεκάλυψας ἡλίῳ;
ΘΗ. τί δ'; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν.
ΗΡ. φεῦγ', ὦ ταλαίπωρ', ἀνόσιον μίασμ' ἐμόν.
ΘΗ. οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων.
ΗΡ. ἐπῄνεσ'· εὖ δράσας δέ σ' οὐκ ἀναίνομαι.
ΘΗ. ἐγὼ δὲ πάσχων εὖ τότ' οἰκτείρω σε νῦν.
ΗΡ. οἰκτρὸς γάρ εἰμι τἄμ' ἀποκτείνας τέκνα.
ΘΗ. κλαίω χάριν σὴν ἐφ' ἑτέραισι συμφοραῖς.
ΗΡ. ηὗρες δέ γ' ἄλλους ἐν κακοῖσι μείζοσιν;
ΘΗ. ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ.

1212 δρόμον] Reiske, βρόμον *LG* 1216 οὐδεὶς σκότος] Canter, ἴδ' εἰ σκότους *L*, ἴδ' εἰσκότος *G*, ἴδ' εἰς σκότους *g* 1218 φυγεῖν] Reiske, φόνον *LG* 1219 βάλῃ] Scaliger, βαλεῖ *LG* 1221 εὐτύχησ' *LG* | προσφεγμάτων *G* | ἐκεῖσε *L*, ἐκεῖσ' *l* 1224 ἀπολαύνειν *G* 1228 τὰ τῶν θεῶν] Reiske, τὰ τῶν θεῶν γε *LG*, τὰ θεῶν γε Stiblinus 1231—55 lineolae solae praefixae in *LG* 1232 δ' in lit. scr. *l* 1236 τότε *L*, τότ' *l* 1237 γάρ εἰμι] Pierson, πάρειμι *LG* 1239 εὗρες *LG*, εἶδες Paley | δ' ἔτ' Fix

ΗΡ. τοιγὰρ παρεσκευάσμεθ' ὥστε κατθανεῖν.
ΘΗ. δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;
ΗΡ. αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.
ΘΗ. ἴσχε στόμ', ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς.
ΗΡ. γέμω κακῶν δή, κοὐκέτ' ἔσθ' ὅπου τεθῇ.
ΘΗ. δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος;
ΗΡ. θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο.
ΘΗ. εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους.
ΗΡ. σὺ δ' ἐκτὸς ὢν γε συμφορᾶς με νουθετεῖς.
ΘΗ. ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;
ΗΡ. οὐκ οὖν τοσαῦτά γ', εἰ μέτρῳ μοχθητέον.
ΘΗ. εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;
ΗΡ. οἵδ' οὐδὲν ὠφελοῦσί μ', ἀλλ' Ἥρα κρατεῖ.
ΘΗ. οὐκ ἄν σ' ἀνάσχοιθ' Ἑλλὰς ἀμαθίᾳ θανεῖν.
ΗΡ. ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις
πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι
ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν.
πρῶτον μὲν ἐκ τοῦδ' ἐγενόμην ὅστις κτανὼν
μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν
ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ.
ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους
ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.
Ζεὺς δ' ὅστις ὁ Ζεὺς πολέμιόν μ' ἐγείνατο
Ἥρᾳ — σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον·
πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σ' ἐγώ —
ἔτ' ἐν γάλακτί τ' ὄντι γοργωποὺς ὄφεις
ἐπεισέφρηκε σπαργάνοισι τοῖς ἐμοῖς
ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
ἐπεὶ δὲ σαρκὸς περιβόλαι' ἐκτησάμην
ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;

1241 fort. ὥστ' ἀμυναθεῖν 1242 μέλει mut. in μέλειν *L*, μέλει *G* 1244 ἴσχ' εὔστομ' Herwerden 1245 ὅπου Plut. de Stoic. rep. p. 1048 F et de comm. not. p. 1063 D, ὅπη *LG*, ὅποι [Longinus] de subl. § 40 1249 δ'] Wakefield, γ' *LG* 1251 τοσαῦτά γ'· ἐν μέτρῳ Hermann 1254 ἄν σ'] Barnes, ἂν *LG* 1255 δὴ νῦν *LG* 1256 νουθετήσεις] Pierson, νουθεσίας *LG* 1259 προστρόπαιος] μεμιασμένος superscr. *l* 1267 ἐπεισέφρηκε] Nauck (Dindorfium secutus), ἐπεισέφρησε *LG* 1268 σύλεκτρος *G*

ποίους ποτ' ἢ λέοντας ἢ τρισωμάτους
Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ
κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
τήν τ' ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
ὕδραν φονεύσας μυρίων τ' ἄλλων πόνων
διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
ὅπως πορεύσαιμ' ἐντολαῖς Εὐρυσθέως.
τὸν λοίσθιον δὲ τόνδ' ἔτλην τάλας πόνον,
παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.
ἥκω δ' ἀνάγκης ἐς τόδ'· οὔτ' ἐμαῖς φίλαις
Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,
ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων
εἶμ'; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
ἀλλ' Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν;
φέρ' ἀλλ' ἐς ἄλλην δή τιν' ὁρμήσω πόλιν;
κἄπειθ' ὑποβλεπώμεθ' ὡς ἐγνωσμένοι,
γλώσσης πικροῖς κέντροισι κληδουχούμενοι·
οὐχ οὗτος ὁ Διός, ὃς τέκν' ἔκτεινέν ποτε
δάμαρτά τ'; οὐ γῆς τῆσδ' ἀποφθαρήσεται;
κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ
αἱ μεταβολαὶ λυπηρόν· ᾧ δ' ἀεὶ κακῶς
ἔστ', οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.
ἐς τοῦτο δ' ἥξειν συμφορᾶς οἶμαί ποτε·
φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με
μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν

1271 *ποτ'*] *πρὸς* Hartung | *πελωρίους* pro *τρισωμάτους* Plut. de fort. Alex. p. 341 E *ποίους γὰρ Τυφῶνας ἢ πελωρίους γίγαντας οὐκ ἀνέστησεν ἀνταγωνιστὰς ἐπ' αὐτόν* legisse videtur 1272 *τετρασκελῆ*] Reiske, *τετρασκελεῖς LG* 1274 *παλιβλαστῆ G* | *κύνα*] fort. *κάρα* 1276 *ἀγέλας* cfr. Bekk. Anecd. I p. 330, 29 *ἀγέλας πόνων Εὐριπίδης εἶπεν*] *ἆθλα* Faust, *ἄθλους* Paley | *κεὶς LG*, sed *εἰ* in lit. scr. *l* 1279 *πόνον*] Reiske, *φόνον LG* 1281 *οὔτ' ἐμαῖς φίλαις*] *οὐ μιαιφόνοις* Stadtmueller 1283 *φίλων πανήγυριν* Nauck, fort. *φίλων ὁμήγυριν*. Cfr. Hipp. 1180 1284 *εἶμι L*, *εἶμ' l* 1285 *ἐπὶ G*, *ἐπεὶ g* 1288 *κληδουχούμενοι*] *κηλιδούμενοι* Hermann, *βουκολούμενοι* Kirchhoff, *κηκαδούμενοι* Nauck, *ἐκδονούμενοι* anonymus, fort. *ἐνδατουμένων* 1289 *τέκνα ἔκτεινε L*, *τέκν' ἔκτεινε G*, *τέκν' ἔκτεινεν l* 1290 *τε L*, *τ' l* 1291—3 et 1299. 1300 delet Wilamowitz 1292 *αἰεὶ LG* 1293 *συγγενῶς* Stob. flor. 104, 4, *συγγενῶν LG*, *συντρόφως* Hartung

πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον
Ἰξίον' ἐν δεσμοῖσιν ἐκμιμήσομαι.
καὶ ταῦτ' ἄριστα μηδέν' Ἑλλήνων μ' ὁρᾶν,
ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι.
τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν
βίον ζαχρεῖον ἀνόσιον κεκτημένοι;
χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ
κρούουσ' Ὀλύμπου [Ζηνὸς] ἀρβύλῃ πόδα.
ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο,
ἄνδρ' Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις
ἄνω κάτω στρέψασα. τοιαύτῃ θεῷ
τίς ἂν προσεύχοιθ'; ἣ γυναικὸς εἵνεκα
λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας
Ἑλλάδος ἀπώλεσ' οὐδὲν ὄντας αἰτίους.
ΘΗ. *οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε*
ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδ' αἰσθάνῃ.

— — — — — — —

παραινέσαιμ' ἂν μᾶλλον ἢ πάσχειν κακῶς.
οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος,
οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι.
οὐ λέκτρ' ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος,
συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδα
πατέρας ἐκηλίδωσαν; ἀλλ' οἰκοῦσ' ὅμως
Ὄλυμπον ἠνέσχοντό θ' ἡμαρτηκότες.
καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς
φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή;
Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν,

1297 *ἁρματήλατον*] Musgrave, *ἁρματηλάτην* *LG* | *κἆτα τὸν τροχήλατον* Herwerden 1298 *ἰξίονα* *L*, *ἰξίον'* *l* | *ἐν δρασμοῖσιν* H. Hirzel 1299 sq. *μὴδ' ἐν Ἑλλήνων βορᾶ ἐν τοῖσι δ'* *LG*, in marg. *τοῦτο κάλλιον στα μηδέν' ἑλλήνων μ'* et *ἐν οἷσιν εὐτυ* *L* 1302 *ζαχρεῖον*] scripsi cum Paleio, *τ' ἀχρεῖον* *LG* 1303 *δὴ*] Hermann, *δὲ* *LG* 1304 *κρόουσα* *L*, *κρόουσ'* *G*, corr. *lg* | *Ὀλύμπου*] Heath, *ὀλυμπίου* *LG* | *δώματ' ἀρβύλῃ ποδός* Dobree, *δάπεδον ἀρβύλῃ ποδός* Fix 1306 *αὐτοῖσι* *LG*, *αὐτοῖσιν* *l* 1307 *πάντως* (malim *ἄρδην*) *ἀναστρέψασα* Schenkl 1308 *προσεύχοιτ'* *LG* (*τ'* in ras. trium fere literarum in *L*) | *οὕνεκα* *LG* 1311 *ἀγὼν*] Wakefield, *ἀγὼν* *LG* 1313 lacunam ante hunc v. statuit Victorius | *ἢ*] *οὐ* superscr. *l* 1314 *ταῖς τύχαις*] fort. *συμφορᾶς*. Cfr. Hipp. 949 1316 *λέκτρ' ἐν*] Lobeck, *λέκτρα τ'* *LG* 1317 *τυραννίδα*] Dobree, *τυραννίδας* *LG* 1322 *ἔκλϊπε* *LG*, *ἔκλειπε* *l*

ἕπου δ' ἅμ' ἡμῖν πρὸς πόλισμα Παλλάδος.
ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος,
δόμους τε δώσω χρημάτων τ' ἐμῶν μέρος.
ἃ δ' ἐκ πολιτῶν δῶρ' ἔχω σώσας κόρους
δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών,
σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς
τεμένη δέδασται· ταῦτ' ἐπωνομασμένα
σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται
ζῶντος· θανόντα δ', εὖτ' ἂν εἰς Ἅιδου μόλῃς,
θυσίαισι λαΐνοισί τ' ἐξογκώμασι
τίμιον ἀνάξει πᾶσ' Ἀθηναίων πόλις.
καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο
ἄνδρ' ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν.
κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας
τήνδ' ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων.
[θεοὶ δ' ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων·
ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ.]
ΗΡ. οἴμοι· πάρεργα ⟨μὲν⟩ τάδ' ἔστ' ἐμῶν κακῶν.
ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ' ἃ μὴ θέμις
στέργειν νομίζω, δεσμά τ' ἐξάπτειν χεροῖν
οὔτ' ἠξίωσα πώποτ' οὔτε πείσομαι,
οὐδ' ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ' ὄντως θεός,
οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν,
μὴ δειλίαν ὄφλω τιν' ἐκλιπὼν φάος·
ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται,
οὐδ' ἀνδρὸς ἂν δύναιθ' ὑποστῆναι βέλος.
ἐγκαρτερήσω βίοτον· εἶμι δ' ἐς πόλιν

1327 κνώσσιον *LG* 1331 θανόντα] Dobree, θανόντος *LG* 1332 θυσίαις σε Reiske | ἐξοκώμασι *G*, corr. *g* 1338 sq. delevit Nauck 1340 μὲν supplevit ed. Brubach., γὰρ addit Barnes 1341 λέκτρα *L*, λέκτρ' *l* 1343 πώποτε *L*, πώποτ' *l* 1345 ὄντως] ὀρθῶς Clem. Al. strom. 5 p. 691 et Plut. de Stoic. repugn. p. 1052 E 1346 ἀοιδῶν Clemens et Plutarchus, ἀοιδῶν δ' *LG* | δύσφημοι Ruhnken 1349 τὰς συμφορὰς γὰρ ὅστις οὐκ ἐπίσταται θνητὸς πεφυκὼς ὃν τρόπον χρεὼν φέρειν Stob. flor. 108, 12 | τὰς συμφορὰς . . ὑφίσταται H. Stephanus 1351 sq. post 1357 transponit R. Prinz 1351 βίοτον] scripsi, θάνατον *LG*

τὴν σὴν χάριν τε μυρίαν δώρων ἔχω.
ἀτὰρ πόνων δὴ [μυρίων] ἐγευσάμην,
ὧν οὔτ᾽ ἀπεῖπον οὐδέν᾽ οὔτ᾽ ἀπ᾽ ὀμμάτων
ἔσταξα πηγάς, οὐδ᾽ ἂν ᾠόμην ποτὲ
ἐς τοῦθ᾽ ἱκέσθαι, δάκρυ᾽ ἀπ᾽ ὀμμάτων βαλεῖν·
νῦν δ᾽, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.
εἶεν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,
ὁρᾷς δὲ παίδων ὄντα μ᾽ αὐθέντην ἐμῶν·
δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς
δακρύοισι τιμῶν· ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος·
πρὸς στέρν᾽ ἐρείσας μητρὶ δούς τ᾽ ἐς ἀγκάλας,
κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
διώλεσ᾽ ἄκων. γῇ δ᾽ ἐπὴν κρύψῃς νεκρούς,
οἴκει πόλιν τήνδ᾽, ἀθλίως μέν, ἀλλ᾽ ὅμως
[ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά].
ὦ τέκν᾽, ὁ φύσας οὐχ ἑκὼν ὑμᾶς πατὴρ
ἀπώλεσ᾽, οὐδ᾽ ὤνασθε τῶν ἐμῶν καλῶν,
ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίου
εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.
σέ τ᾽ οὐχ ὁμοίως, ὦ τάλαιν᾽, ἀπώλεσα
ὥσπερ σὺ τἀμὰ λέκτρ᾽ ἔσῳζες ἀσφαλῶς,
μακρὰς διαντλοῦσ᾽ ἐν δόμοις οἰκουρίας.
οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δ᾽ ἐμοῦ,
ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι
τέκνων γυναικός τ᾽· ὦ λυγραὶ φιλημάτων
τέρψεις, λυγραὶ δὲ τῶνδ᾽ ὅπλων κοινωνίαι.
ἀμηχανῶ γὰρ πότερ᾽ ἔχω τάδ᾽ ἢ μεθῶ,
ἃ πλευρὰ τἀμὰ προσπίτνοντ᾽ ἐρεῖ τάδε·

1352 *μυρίαν*] Wakefield, *μυρίων LG* 1353 *μυρίων* ex v. 1352 huc venisse videtur, fort. *σχετλίων*. Cfr. Androm. 31, El. 120 1354 *οὐδέν᾽*] Bothe, *οὐδὲν LG* 1355 *ἔσταξα L*, sed prius *α* ex *η* vel *ει* correxit *l* 1362 *στέρνα L*, *στέρν᾽ l* | *ἀγγάλας L* 1364 *ἐπὴν*] Hermann, *ἐπὰν LG* 1366 delevit Nauck 1367 *τέκνα L*, *τέκν᾽ l* | *οὐχ ἑκὼν*] Reiske, *καὶ ὁ τεκὼν L*, *χ᾽ ὡ τεκὼν lG* 1368 *ὤνησθε* L. Dindorf | *καλῶν L*, *κακῶν G* 1369 *ἐκμοχθῶν*] Reiske, *ἐκ μόχθων LG* | *βίου*] Dobree, *βίᾳ LG* 1370 *ἀπόλαυσιν*] Canter, *ἀπολλυσι L*, *ἀπόλλυσιν lG* 1371 *ὁμίως G*, corr. *g* | *ἀπώλεσα*] *ὠνήσαμεν* F. Gu. Schmidt (*ἔσωσ᾽ ἐγώ* Stadtmueller, *ὤνησ᾽ ἐγώ* Holzner) 1377 *δὲ* Hermann, *τε LG*

ἡμῖν τέκν' εἷλες καὶ δάμαρθ'· ἡμᾶς ἔχεις
παιδοκτόνους σούς. εἶτ' ἐγὼ τάδ' ὠλέναις
οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων,
ξὺν οἷς τὰ κάλλιστ' ἐξέπραξ' ἐν Ἑλλάδι,
ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
οὐ λειπτέον τάδ', ἀθλίως δὲ σωτέον.
ἕν μοί τι, Θησεῦ, σύγκαμ'· ἀγρίου κυνὸς
κόμιστρ' ἐς Ἄργος συγκατάστησον μολών,
λύπῃ τι παίδων μὴ πάθω μονούμενος.
ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,
κείρασθε συμπενθήσατ', ἔλθετ' ἐς τάφον
παίδων, ἅπαντας δ' ἑνὶ λόγῳ πενθήσατε
νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν
Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ.

ΘΗ. ἀνίστασ', ὦ δύστηνε· δακρύων δ' ἅλις.
ΗΡ. οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου.
ΘΗ. καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.
ΗΡ. φεῦ·
αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν.
ΘΗ. παῦσαι· δίδου δὲ χεῖρ' ὑπηρέτῃ φίλῳ.
ΗΡ. ἀλλ' αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις.
ΘΗ. ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι.
ΗΡ. παίδων στερηθεὶς παῖδ' ὅπως ἔχω σ' ἐμόν.
ΘΗ. δίδου δέρῃ σὴν χεῖρ', ὁδηγήσω δ' ἐγώ.
ΗΡ. ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής.
ὦ πρέσβυ, τοιόνδ' ἄνδρα χρὴ κτᾶσθαι φίλον.
ΑΜ. ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος.
ΗΡ. Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα.
ΘΗ. ὡς δὴ τί; φίλτρον τοῦτ' ἔχων ῥᾴων ἔσῃ;
ΗΡ. ποθῶ, πατρός τε στέρνα προσθέσθαι θέλω.
ΑΜ. ἰδοὺ τάδ', ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα.

1385 σωτέον] scripsi, σωστέον *LG* 1386 sq. σύγκαμε et κόμιστρα *L*, corr. *l* | ἀγρίου] Wakefield, ἀθλίου *LG* 1390 τάφον] ταφὰς Reiske 1391 ἅπαντας] Hermann, ἅπαντες *LG* 1393 ἄθλιοι] Nauck, ἀθλίῳ *LG* 1396—1403 lineolae praefixae in *LG* 1403 γε] Reiske, δὲ *LG* 1404 sqq. clausula fabulae suspecta. Cfr. 1421 cum 1365 1404 lineola praefixa in *LG* (post 1403 versum Thesei intercidisse olim suspicabatur Wilamowitz) 1408 τε] Musgrave, γε *LG*

ΘΗ. οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις;
ΗΡ. ἅπαντ' ἐλάσσω κεῖνα τῶνδ' ἔτλην κακά.
ΘΗ. εἴ σ' ὄψεταί τις θῆλυν ὄντ', οὐκ αἰνέσει.
ΗΡ. ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ.
ΘΗ. ἄγαν γ' ὁ κλεινὸς Ἡρακλῆς ποῦ κεῖνος ὤν;
ΗΡ. σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν;
ΘΗ. ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ.
ΗΡ. πῶς νουθετεῖς δ' ἔμ' ὅτι συνέσταλμαι κακοῖς;
ΘΗ. πρόβαινε. *ΗΡ.* χαῖρ', ὦ πρέσβυ. *ΑΜ.* καὶ σύ μοι, τέκνον.
ΗΡ. θάφθ' ὥσπερ εἶπον παῖδας. *ΑΜ.* ἐμὲ δὲ τίς, τέκνον;
ΗΡ. ἐγώ. *ΑΜ.* πότ' ἐλθών; *ΗΡ.* ἡνίκ' ἂν θάψῃς τέκνα.
ΑΜ. πῶς; *ΗΡ.* εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο.
ἀλλ' ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ·
ἡμεῖς δ' ἀναλώσαντες αἰσχύναις δόμον,
Θησεῖ πανώλεις ἑψόμεσθ' ἐφολκίδες.
ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων
ἀγαθῶν πεπᾶσθαι βούλεται, κακῶς φρονεῖ.
ΧΟ. στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι,
τὰ μέγιστα φίλων ὀλέσαντες.

1410 personae nota deest in *LG* | *οὕτω* Hermann. Ante hunc v. duos versus excidisse suspicatur Schenkl 1412 Amphitryoni tribuunt *LG* | *εἴ σ' ὄψεται*] Barnes, *εἰσόψεταί LG* | *ὄντ', οὐκ αἰνέσει*] Musgrave, *ὄντα κοὐκ ἂν αἰνέσῃ LG* 1413—8 lineolis personarum vices notantur in *L*, Amphitryonis nota pro Theseo in *G* 1413 *πρόσθεν οὐ*] Jacobs, *προσθεῖναι LG* 1415 *ἦσθα*] Hermann, *ἧς ἂν L*, *ἦσ' ἂν G* 1417 *νουθετεῖς δ' ἔμ'*] scripsi, *οὖν ἔτ' εἴπῃς LG* 1418 *πρόβαινε*] Reiske, *πρόσβαινε LG* 1419 *ΗΡ.* deest in *L* | *θάπτε L*, *θάπτ' lG* | *ΑΜ.*] pro hac nota hic et in duobus proximis versibus lineola in *L* 1422 *δυσκόμιστ' ἄχῃ* Wilamowitz, *δυσκόμιστ' ἄγῃ* Radermacher
Subscripserunt *εὐριπίδου ἡρακλῆς lG*

APPENDIX

conjecturas minus probabiles continens.

Argum. lin. 2 ἐγέννησε ⟨τρεῖς⟩ Wilamowitz

V. 1 βροτόν Musgrave 5 σταχύς γ' ἔβλαστεν Barnes, σταχὺς ἀνέβλαστεν Reiske 7 τεκνοῦσι] στέφουσι Musgrave, πυργοῦσι Jacobs, οἰκοῦσι Pflugk, λείπουσι Hartung, στέγουσι Naber, τεκνῶσι (et antea ὡς pro οἳ) Paley 8 παῖς, χθονὸς δὲ τῆσδ' ἄναξ Paley

11 συνωλόλυξαν Herwerden 18 ἐξευμαρίζειν Nauck

20 ἐξημερώσας Schenkl 21 του θεῶν μέτα Burges 23 τὸν λοίσθιον Elmsley 27 Δίρκης ὁμευνήτωρ (vel συνευνήτωρ) Reiske

31 ὄνομ' ὡς Kayser | πατρὶ παῖς Herwerden 36 κακῶν Elmsley 38 delet Herwerden

41 λέγειν] νέμειν F. Gu. Schmidt 43 μήτρωος Barnes 45 τροφέα Elmsley 47 θάνωσιν ἀκλεῶς Reiske

53 χρειοῖ Aldina | ἐκ γὰρ ἐσφραγισμένοι] καὶ γὰρ ἐκκεκλημένοι Nauck | ἐσφαιρισμένοι Madvig, ἐσφραγισμένων Schenkl 53 sq. ἐσφραγισμένων δόμων κεκλήμεθ'· ἀπορίᾳ Herwerden 55 οὐ σαφῶς ex sua Aldina affert Musgrave 57—59 delet Klinkenberg 58 ἧς] ὃ Arnim 59 ἔλεγχος ἀψευδέστατος post Brodaeum Reiske

62 ἀνθρώποισιν ἐκ θεῶν Dobree 63 ἐγὼ γὰρ οὐ τῆς πατρὸς κτέ. Bothe, ἐμοὶ γὰρ . . ἄζηλος ἦν τύχη Kayser, ἐγὼ γὰρ οὔτε πατρὸς ἀπέλαυον τύχης olim coniciebam | ἀπεσφάλην L. Dindorf 65 ἣν μακραῖς λόγχαις ἔπι Holzner | πέριξ Conradt, θαμὰ Herwerden, χερὶ vel χερὸς olim coniciebam 65 sq. ἔχων τύραννα δώματ' εἰς εὐδαίμονα, ceteris deletis, olim (postea ἔχων τυραννίδ', ἣ μακρὰὶ λέσχαι πέρι, πῇ δῶσ' ἔρωτι δώματ' εἰς εὐδαίμονα) Mekler | ἣν . . πέρι πηδῶσιν ἔρυμα σωμάτων εὐδαιμόνων Kayser 66 πηδῶσ' ἐρωῇ M. Schmidt, πηδᾶν ἐρῶσι vel πηδῶσ' ἀριστέων Herwerden, πηδῶσιν ἀνδρῶν olim coniciebam | πηδῶσιν ἔριδι σώματ' εἰς ὁμαίμονα Fecht | συναίμονα Herwerden, αὐθαίμονα Stadtmueller 69 ἐκείνω μὲν θανόντ' ἐστὸν κάτω Kayser | (ἐκεῖνα μάτην ἄφαντ' Jacobs), ἐκεῖνα πάντ' ἄφαντ' (vel μὲν φυγόντ') F. Gu. Schmidt | (ἐκεῖνα μετὰ θανόντων ἔπτατο Bothe) | θανόντ'] φθάνοντ' Musgrave | ἀπέπτατο Reiske

72 ὑφημένη vel ἐφημένη Dobree 73 ἄλλοτ' ἐμπίτνων Hartung 73—79 delet Klinkenberg, 73—81 Holthoefer 74 αὐδᾷ Herwerden 75 ἐγὼ δὲ δυσφορῶ olim Nauck 76 sq. verba ἐγὼ . . μυθεύουσα delet aut corrigit in ἐγὼ δὲ διαχέω λόγοις σφε καὶ μύθοισι vel ἐγὼ δὲ διατελῶ λόγοισί νιν θέλγουσα Herwerden 77 λόγοισι παραμυθοῦσα Hartung,

λόγοισι πραΰνουσα Nauck, λόγοισι συνθάλπουσα vel potius λόγοισί νιν θέλγουσα F. Gu. Schmidt 79 προσπεσούμενος Naber

80 ἔμπεδον Canter, ἢ ποίαν Paley 81 ἐξευτρεπίζει Prinz, ἐξεῦ⟨ρες ἡμῖν ἢ τύχην δυναίμεθ' ἂν ἐξευ⟩μαρίζειν Mekler (87 post 89 collocat Wilamowitz) 88 ῥᾴδιον γνῶναι (vel λέξαι) τάδε (deleto versu 89) Kayser) 88 sq. ἤ τοι (vel ἤ που) ῥᾴδιον . . παραινεῖν Conradt | οὔτοι σπουδάσαντ' ἄνευ πόνου φαύλως περαίνειν ῥᾴδιον τὰ τοιάδε F. Gu. Schmidt 89 φαῦλ' ὡς . . ἄνευ πλάνου Musgrave | ἄνευ πόρου Herwerden. Versum olim delebat Nauck

93 ἐν δ' ἀμβολαῖσι Nauck 95 γένοιτ' ἄν, ὦ μοι θύγατερ Barnes, γένοιτο νῷν, ὦ θύγατερ Wakefield, γένοιτ' ἂν ἔτ' ἄν, ὦ θύγατερ Elmsley, γένοιτ' ἄν, ὦ θύγατερ, ἔτ' Matthiae, οὐ γὰρ γένοιτ' ἄν, θύγατερ Kirchhoff, χρόνῳ γένοιτ' ἄν, θύγατερ M. Schmidt, γένοιτ' ἂν οὕτω, θύγατερ Wilamowitz, possis etiam γένοιτ' ἔτ' ἄν τοι, θύγατερ

101 βροτοῖσι συμφοραί Schenkl 102 οὐδ' ἀεὶ Musgrave. Versum delet Schaefer 104 eicit Herwerden 107 ὑψόροφ' ἐς Hartung 108 γεραιὰ λιπὼν Scaliger 109 ἐστάλην] ἐξῆλθον Musgrave, ἔκβαλον olim Hermann, ἐξέβαν Elmsley 109 sq. ἰηίων γόων Weidgen

110 ὥστε πολιὸς delet Nauck 111 ἔπεα] etiam σκιά Nauck, fort. ἰά | μόνον] τρέμων olim coniciebam 112 sq. ἐννύχων ἔχων ὀνείρων τρομερά τε μέλε' ἀλλ' Dobree 113 πρόθυμ' Elmsley 114 ὦ τέκεα τέκε' ἀπάτορες, ὦ Fix, ἰὼ τέκεα, τέκε' ἀπάτορα Hartung 115 sq. γεραιὲ σύ, σύ τε μᾶτερ, ἃ τάλαινα τὸν 'Αίδα δόμοις C. Conradt 116 τὸν ἐν 'Αίδα Hermann | 'Αΐδεω Bothe 119 μὴ πόδα κάμητε Wilamowitz

120 sqq. ὡς δὲ πρὸς . . ὧς βάρος . . κῶλον Dobree 121 λέπας ζυγοφόρον πῶλον ἐξανέντες Hermann | ζυγηφόροι πῶλοι Reiske 121 sq. λέπας πόνῳ δαμέντος ὡς ζυγηφόρον βάρος φέρειν τροχηλάτοιο πῶλον Pflugk, λέπας ζυγηφόρου κόπῳ παρέντος (vel 'ξανέντος) ὧς βάρος φέρον τροχηλάτοιο πῶλον Fix, λέπας ζυγοφόρος ἐξανέντες οὐ βάρος φέρων ὄχον τροχηλάτοιο πῶλος (olim λέπας ζυγηφόρον ἀνιέντες, οὐ βάρος φέροντ' ὄχον τροχηλάτοιο, πῶλον) Hartung, λέπας ζυγοφόροι κῶλ' ἱέντες ἄντυγος βάρος φέρειν τροχηλάτοιο πῶλοι Kirchhoff, λέπας ζυγοφόρος ἅρματος βάρος φέρων τροχηλάτοιο πῶλος Nauck, λέπας ζυγοφόρον δεσμάτων (vel ἡνίας) ἀνέντες, ὡς βάρος φέρω κτέ. Paley, λέπας ζυγοφόρον πῶλον ἐξανέντες ὃς βάρος φέρων τροχηλάτοιο δίφρον J. Baumann, λέπας ζυγοφόρος πῶλος ἐξανέντες ὃς βάρος φέρει τροχηλάτοιο φόρτον Schenkl, λέπας ζυγοφόρος ἔκαμ' ἄναντες ἅρματος βάρος φέρων τροχηλάτοιο πῶλος Wilamowitz 122 βαρυσφύρου Reiske | φέρω Heath | κῶλον H. Stephanus, βῶλον Musgrave 126 τὸ] τὸν H. Stephanus | τὸν πάρος συνήλικ' ἐν πόνοις Beck 126 post 127 collocat Musgrave, quo recepto 125 παρακόμιζ' scribit Elmsley 127 ᾧ] ὡς olim Nauck 129 ὀνείδει Reiske

Ante 130 stropham (= 130 — 37) intercidisse putat Schenkl 132 sqq. ὀμμάτων αὐγαὶ τέκνων οὐδ' ἀποίχεται χάρις. τὸ δὲ κακοτυχὲς οὐκ ἐκλέλοιπεν δόμων Dindorf 133 delet Nauck | τὸ δ' αὖ διὰ κακοτυχὲς Hartung | ἐκ πατρὸς τέκνοις Hermann, ἐκ τοκέων Bothe | ἐκ τέκνων delebat Hartung 134 ante 133 transponit Fix 136 οἵους semel Hartung 136 sq. οἵους τούσδ' ὀλέσασ' ἀποστερήσει olim Dindorf 139 παρόντα Aldina | πύλας Pflugk, πάρος Kirchhoff

145 παρ' Ἅιδου Paley 146 ὡς δ' Paley, εἶθ' olim Wilamowitz 148—150 delet Holthoefer 149 Ζεύς τε κοινεὼν ἔφυ Scaliger,

παῖδα Ζεὺς τέκοι νέον Barnes, Ζεὺς τόκον τε ξυνέων Valkenaer, Ζεὺς τέκνον τε κοινέων Heath, (Ζῆνα Ζεὺς τέκοι νέον Reiske) | Ζεὺς Ζῆνά σοι τέκοι νέον Bothe | τέκοι θεὸν νέον Wakefield (νέον θεόν Erfurdt), τὰ κοίν' ἔχοι τέκνων Burges, ἐκοινώνει τέκνον Wilamowitz, τέκοι σὸν ἔκγονον Schenk Post 149 et 156 lacunas olim statuebat Wilamowitz 151 τί δῆτα Reiske 152—6 delet Holthoefer 155 τοῖσδ' ἐξ ἄποιν' ἵξεσθε O. Goram, τοῖσδ' ἐξ ἀγῶνος ἦσθε; Madvig 155 sq. delet Herwerden

161 τῇ φυγῇ Nauck 163 ἀλλ' εἰ μένος βλέπων τις ἀντιδέρκεται Bothe | ὃς βλέπων μένει τε Camper 164 ταχεῖαν αἶκα Musgrave, βαθεῖαν ἄλοκα Wakefield, ταχεῖαν ἄλκα olim Nauck, παχεῖαν ἄλοκα Munro 165 ἀνανδρίαν Pierson 168 τιμωρόν γ' ἐμοὶ Camper, τιμωρὸν δόμοις Pflugk, τιμωρουμένους Heimsoeth 168 sq. τιμωροὺς ἐμοῦ . . δεδραμένων δίκας Musgrave, τιμωροὺς πικροὺς . . δεδραμένων ἐμοί olim coniciebam, τιμωρὸν δίκην . . δεδραμένων ἐμοί olim Wilamowitz 169 λιπέσθαι, ⟨τοὺς θέλοντας ὕστερον ἴσως ἀπαιτεῖν⟩ τῶν δεδραμένων δίκην Matthiae | δίκην] κακῶν Hartung, πέρι olim Dindorf, δίκῃ O. Goram, πικρούς Herwerden, πάρος Schenkl, δίκην ex 734 natum putat Dobree

170 τὸ τοῦ Διὸς Reiske | ἀμυνέτω κακά olim Nauck, ἀμυνέτω γόνῳ Schenkl, ἀμυνέτω δίκῃ Fecht | μέρει] περὶ Reiske Post 170 lacunam olim statuebat Wilamowitz 171 παιδός] αὐτός Herwerden 177 κεραυνὸν δηριῶν (vel δ' ὄβριμον) Bothe, κεραυνὸν δ', εἰ θέμις olim coniciebam, κεραυνὸς μαρτυρεῖ Holzner 178 ἐν οἷσι συμβὰς vel οὗ συμβεβηκὼς Nauck, ἐν οἷς βέβηλος O. Goram 179 λευροῖς Scaliger. Post 179 lacunam statuit Schenkl

183 ἄριστον ἂν κρίνειαν anonymus (ἂν κρίναιεν Elmsley), ἀριστέα κρίναιεν Hartung 184 μόνον (vel ἄλλως vel εἰκῇ) δοκεῖν Reiske, ἀνάλκιδα Jacobs, εἶναι κακόν Nauck, αἰχμὰς ὀκνεῖν F. Gu. Schmidt, οὐκ ἄλκιμον Holzner 184—87 delet Holthoefer 185 Δίρφυν δ' Hermann | etiam Δίρφυς δ' Ἐρέτριά θ' . . Ἀβαντίδος et 186 ἐπαινέσειαν Hartung | ἐρωτῶνθ' Reiske 186 οὐκ ἄν σφ' ἐπαινέσειεν Lenting, οὔτἂν ἐπαινέσειαν Paley, οὐκ ἂν σέ γ' αἰνέσειεν Fecht, οὐκ ἂν σέ γ' αἰνέσειαν Vitelli 187 μὴ 'σθλόν τι . . λάβοι Lenting | δρᾶσαι Musgrave 189 νυν Reiske, οὖν olim Nauck

190 τοῖς ὅπλοις Vitelli 191 κἂν τοῖσι συνταχθεῖσιν Dobree (malim καὐτοῖσι συνταχθεῖσιν), κἄλλοισι συνταχθεὶς ἂν olim Kirchhoff, σὺν τοῖς τε συνταχθεῖσιν Paley | καὶ τάξεων· ταχθεὶς (ταχθείς τ' Mekler) ἐν οὖσι μὴ ἀγαθοῖς Gomperz. Lacunosum putat locum Kayser 191 sq. post 194 collocat Kayser 192 αὐτὸς γὰρ ὦφλε δειλίαν F. Gu. Schmidt 193 θραύσας δὲ Paley 194 τήνδ' ἔχων Pierson, γ' ἀντέχων Musgrave, γ' ὡς ἔχων Heath, γ' ἂν ἀνέχων Struchtmeier, γοῦν' ἔχων Jacobs | ἀλκὴν δορός Nauck 195 δὲ χερσὶ τόξ' . . εὔστοχα Earle

200—03 delet Holthoefer 203 ὡρμημένον vel ὁρμώμενον Heath | μὴ τύχῃ 'φωρμισμένους Rauchenstein 204 ἐναντίοι, deleto v. 205, Nauck 205 παρεστώτων Wilamowitz

213 τῆσδε σῶς θέλεις F. Gu. Schmidt 215 λίαν δὲ . . πείσει λίαν Lenting 216 θεός . . μεταβάλῃ τύχης Purgold

221 Θήβας J. Heiland 226 χέρσοι Reiske 227 ἀλλ' οὐ, τέκν' Kirchhoff

236 sq. *λόγοισιν αἱ τύχαι* (vel *πάθαι*) *θνητοῖς ἔχουσιν* Dobree 238 *λέγ'*] *ψέγ'* F. Gu. Schmidt

242 fort. *πόλιν* 246 *τάδε*] *μόνος* vel *ἔχω* F. Gu. Schmidt 247 *πρέσβυ* Cobet 248 *γνώμαις ἰόντες* Wakefield, idem coniecit (antea *ἐναντίον* scribens) Hartung, *γνώμαις τι δρῶντες* (et antea *ἐναντίον*) F. Gu. Schmidt 249 sq. *δρόμους τύχας* (i. e. *τύχης*) *ὅταν πάσχητε* Reiske, *δόμων* Kaibel et *ὅταν χάσκητε* Wilamowitz, *τύχας ἰδίας. ὅταν δὲ σχῆτε* (et *μεμνήσεσθ' ἐμοῦ . . τῆς τ' ἐμῆς*) F. Gu. Schmidt

253 sq. *ὦ γῆς λόχευμ' Ἄρειον, οὓς σπείρει ποτὲ Κάδμος, δράκοντος* Camper | *οὓς Ἄρεως σπείρει ποτὲ Κάδμος δράκοντος* Kirchhoff 254 *ὁρμίσματα* Reiske 256 *ἄρχεις, κάκιστε* Musgrave 256 sq. *ὅστις ἐν Κάδμου πόλει ἄρχει κάκιστος τῶν ξένων κάπηλυς ὤν* Kayser 257 *ἐγγενῶν* Pierson, *βασιλέων* Struchtmeier, *τῶν ἐμῶν* vel *τῶνδ' ἑδῶν* (vel *ἑδέων*) Dobree, *τῶν νόμων* Holzner, *λῳόνων* Stadtmueller | *τῶν νέων ἐπηλύδων* Kirchhoff, *ἐγγενῶν* (vel *τῶν νέων*) *ἀβουλίᾳ* Vitelli 257 sq. *ἄρχεις, κάκιστε . . ἐμοῦ σὺ* (*ἐμοῦ σὺ* ex ed. Aldina) *δεσπόσεις* Musgrave

262 *οὐ*] *οὓς* Reiske 266 *καίτοι τί πράσσω* Bothe 266 sq. delet Mancini 269 *ἐν*] *σῇ* Nauck | *τὸν πόνον* Zastra, *τὸν πόνον* (vel *τοὔμπεδον*) Schoene

271 *ὠνήσαμεν* Hermann Post 271 unum et alterum versum deesse putat Reiske 272 *οὐχ ὡς σὺ χαίρεις* vel *ἐν αἷς ὑβρίζεις* Paley | *σὺ μαργᾷς* vel *σὺ γαῦρος* Herwerden | *οὐκ ἄρ' εὖ 'φρόνει* Conradt. Post 274 brevem orationem Lyci intercidisse putat Schenkl 275 *γέρον, σ' ἐπαινῶ* Burges 276 *δικαίως* Nauck

280 *οὐ φίλα* Elmsley 281 *ἃ 'βόσκησα* Reiske 282 *τοῦ δ' ἀναγκαίου τρόπῳ* M. Seyffert | *τρόπῳ*] *πότμῳ* Dobree 282 sq. *ἀναγκαίῳ βροτοῖς* et *σκαιὸν . . τρόπους* Paley 285 *καταναυθέντας* Kock | *γέλον* Wilamowitz 287 delet Nauck | *δώμασιν*] *δαίμοσιν* Reiske 287—94 delet Holthoefer

290 *ἀμαρτύρητον* Beck | *οὐ κλύει πόσις* F. Gu. Schmidt, *εὔδηλος πόσις* Madvig 291 *εἰ τούσδε* Scaliger, *ὃς τούσδε* H. Stephanus, *καὶ τούσδε* Paley 296 *σὸν*] *τὸν* olim Nauck | *γαίας ἄπο* Reiske, *γαίας ὕπερ* Dobree 298 *ἄλλως* Reiske 298—306 delet Holthoefer 299 *ἥκιστα φρίττειν* Reiske, *ἥκιστα σαίνειν* Jacobs, *ἥκιστα θήγειν* Burges

300 *σοφοῖσι δ' εὐκτὸν* Holzner | *εἴκειν σοφοὺς δεῖ καὶ τεθραμμένους* Burges 300 sq. delet F. Gu. Schmidt 301 *ὑπολακὼν* Musgrave 302 *παραιτησαίμεθ' ἂν* Madvig 304 *περιλαβεῖν* Brunck 305 *φίλους* Paley 309 *πρὸς τὰς θεῶν* Kayser | *ἐκμοχθεῖν* Reiske. Post 309 olim versum desiderabam 309 sq. delet Holthoefer. *ἐκμοχθεῖν τύχας* ⟨*ὀκνεῖ* ******⟩ *πρόθυμός ἐστιν κτέ.* Dobree

310 *μάταιός ἐστιν* Paley | *δ'*] *γ'* Musgrave | *ἡ προθυμία 'στ' ἄφρων* Hartung, *ἤδ' ἄφρων προθυμία* Nauck 311 *τὸ χρὴ γὰρ* Nauck 313 *ἥν τις σ'*] *ἥντησ'* Elmsley | *ῥᾳδίως σφ'* Herwerden | *ἔπαυσά γ'* (vel *ἔπαυσαν*) *ἂν* Musgrave 315 *διοίσεις* Dobree 318 *ἄθλων δ'* Kayser. Post 319 lacunam (*πάρεστι μήτηρ σὺν τέκνοισιν ἀθλία*) statuit Wilamowitz

320 *πέτρας κάτα* Herwerden 322 sq. *κτενεῖν . . τήνδ' αἴνεσον . . εἰσίδωμεν, ἀθλίαν θέαν* F. Gu. Schmidt 328 *ταύτην ἵν'* Scaliger, *ἄλλην τιν'* Barnes

330 delet F. Gu. Schmidt et Holthoefer 331 ἀπολάβωσ' Nauck 335 θύσων Scaliger. Versum olim delebat Nauck 338 ἡμῶν] ὑμῶν Herwerden

340 τὸν νεὼν] κοινεὼν (et ἐκληζόμην) Scaliger, ξυνεὼν Valckenaer, σου γονεὺς Reiske, ποινεῶν' Musgrave, γονέα νῷν Hermann, γονέ' ἐμῶν (et παίδων antea) Elmsley, τῷ νέῳ σ' Bothe, τοι τεκόντ' vel προμαχεῶν' Camper, τὸν τεκόντ' Fix, γονέ' ἐμοῦ σ' Nauck, γονέα σ' ὣς Kirchhoff, τοκέα σ' οὖν L. Schmidt, γονέα σ' ὄντ' Paley, γονέα σ' ὄν σ' Schenk | παῖδα σὸν τὸν ἐμὸν Kaibel, παιδὶ συμπονοῦντ' Holzner 341 ἦσθας Nauck | ἦσθ' ἀρωγὸς ἧσσον ἢ 'δόκεις φίλος Mekler 345 (et 347) delet Herwerden 347 ἢ] εἰ Reiske | ἀμαθής τις ἦσθ' ἄρ' εἰ δίκαιος οὐκ ἔφυς Kayser, ἀλλ' ἦ τις εἶ θεός, εἰ δίκαιος οὐκ ἔφυς; H. Hirzel | ἀλλ' ἄθεος εἶ θεός Toepelmann, ἀπαθής τις εἶ θεός A. Eberhard. Versum delet Dindorf 348 αἴλινον] δαιμόνων Herwerden | εὐτυχεῖ] εὐτυκεῖ Musgrave, εὐηχεῖ Dobree (possis etiam εὐμελεῖ vel εὐεπεῖ vel εὐπότμῳ)

358 τοῖς θνατοῖσιν Nauck

361 βύρσᾳ olim Wilamowitz 367 πτανοὺς κέλησι Purgold 369 πάροικοι Pflugk

370 τ' ἐρίπναι Barnes 371 θ' Ὁμόλας Hermann

381 ἐδάμασσε Maltby et Musgrave 383 ἐβόραζον Nauck 385 sqq. δυστράπεξοι ⟨κρεῶν⟩· ἀργυρορρύταν Ἕβρου δ' ἐκπέρασεν ὄχθαν Hartung 386 πέραν ἀργυρορρύτου δ' Ἕβρου Pflugk 386 sq. πέραν δ' ἀργυρορρύτου Ἕβρου ἐκπέρασεν ὄχθον Heath, πέρα δ' ἀργυρορρύτα θ' Ἕβρου 'ξεπέρασεν ὀχθᾶν Elmsley, πέραν δ' ἀργυρορρύτων Ἕβρου διεπέρασεν ὄχθων Wilamowitz, πέραν δ' ἀργυρορρύτα Ἕβρου τ' ἐκπέρασεν ὄχθων Conradt 387 ἐξεπέρα μόχθον Musgrave, ἐξεπείρασ' ὄχθαν Hermann, ἐκπέρασεν ὄχθαν Matthiae, ἐκπέρασεν ὄχθους Schenkl

390 Ἀναύρου πόρε πύλας (πύλας apogr. Paris.) Musgrave, ἀναύρῳ πόρε πύλας Bothe 391 δὲ] τε Hermann | ξενοδαίταν Duport, ξενοραιστάν Lobeck 395 ἑσπερίαν Maltby et Musgrave, ἑσπέριόν τ' Fix, Ἑσπερίδων Nauck. 398 ὅστ' Bothe | ὃς ζάπλουτον Bergk 399 ἕλικ'] ἕρκος Purgold

401 θνατῶν Purgold 404 ἐλαύνει] ἐρείδει Herwerden 406 ἀστρωτοὺς Reiske, ἀστρῴους Hermann

410 ἄξεινον Meineke | λίμναν Elmsley 413 Ἀρείας τ' ἔπλει 'ς Hartung | πέπλων] στελῶν (vel σκυλῶν vel πέμπων) Reiske, τ' ἔτλα Musgrave, μετὰ Gu. Hoffmann, ποθῶν Nauck 413 sq. κόρας Ἀρείας πέπλον χρυσεόστολον μέτα Paley, κόρας τ' Ἀρείας λάβεν χρυσεοστόλου φάρους Schenkl 414 χρυσεοστόλων φέρων Purgold, χρύσεον στελῶν φάρος Pflugk | φάρος] φάος Wakefield 415 ὀλεθρίους τ' Gu. Hoffmann 417 κάσῴζετ' ἐν Erfurdt

422 ἀμφέβαλλε Heath, ἀμφέμαξε Herwerden 424 βωτῆρ' Nauck 425 sq. ἑλίγματ' . . διῆλθε vel ἀγάλματ' διεῖλε Musgrave 426 τὸν δὲ Struchtmeier | πολύδακρυν ὅτ' Musgrave 429 βίον Heath

434 ἄθεος ἄδικος Musgrave 435 βλέπους ὄμματ' Beck 436 ἔσθενον ἡβῶν olim Nauck, σθένος εἶχον Herwerden 437 ἀλκᾷ et 440 αἰχμᾷ olim Wilamowitz 438 συνήθεις vel potius Καδμεία τε συνῆλιξ Herwerden

440 ἀλκά Dobree, ἄλκαρ olim Nauck 445 sq. ὡς σειραίους πρόσθ' ἕλκουσαν F. Gu. Schmidt 446 ποσὶν] μόλις olim conieciebam

450 γεραιᾶς Hermann | λεύσσων Reiske 451 τίς φονεὺς τῶν, deleto versu proximo, Paley 451 sq. τίς τέκνων . . ψυχῆς σφαγεύς; Nauck 452 ἢ τίς Bothe | τῆσδ' ἐμῆς Hermann | fort. τῆσδε νηδύος φονεύς; 453 ἄγει Musgrave | ἕτοιμα κεῖται Burges | ἕτοιμα πέμπει θύματ' Hartung 456 ἐμοῦ corr. apogr. Paris. 458 ἐτέκομεν Wilamowitz

460 πολύ με πράξεις ἐξέπαισαν ἐλπίδος Musgrave, πολύ με δαίμων ἐξέπαισεν ἐλπίδος Hartung, πολύ με τῆς τότ' ἐξέπαισας ἐλπίδος olim Kirchhoff, πολύ με . . ἐξέπαισαν αἱ τύχαι olim Nauck, πολύ με . . ἐξέπαισαν οἱ θεοί Usener 460 sq. ἐξέπαισαν ἐλπίδες ἃς M. Haupt 468 πεδία γῆς ἐμῆς Reiske 469 ὡς δόξ' ἔπειθε Pierson | ἐξέπειθον Scaliger, ἐξέπεισα Reiske | ἐξέπειθε . . με Heath

471 δαίδαλον Hermann, δεικέλον R. Unger | δαιδάλων ψιλὴν δόσιν vel Δαιδάλου, ψευδής, δόσιν Musgrave 474 ὄντας οὕτω Paley 478 ἀνημμένον Tyrwhitt | καλοῖς vel καλῶς Reiske 479 βίον] πόλλ' Nauck

481 νύμφων μὲν ὑμῖν κῆρας Jacobs 482 δυστήνῳ Fix | λουτρὰ κεὶς τάφον φάος Kayser 484 κομίζων Wakefield 488 συλλέξαιμ' Herwerden

491 θνητῶν] φθιτῶν Elmsley (mallem φθιτοῖς), ζώντων Nauck 493 μάκαιρα Fix 494 ἐλθέ, κἂν σκιὰ Heimsoeth 494 sq. ἄρηξον ***** φάνηθί μοι· ἅλις γ' ἂν ἐλθὼν καὶ σκιὰ γένοιο σύ Kirchhoff, ἄρηξον, ἐλθὲ γῆς ἄνω, φάνηθί μοι· ἅλις γὰρ ἐλθὼν κἂν σκιὰ γένοιο σύ F. Gu. Schmidt 495 ἄλκαρ vel ἄλκος Reiske, μόλις Fix, ἀλκὴ Hartung, σκιὰ W. Berger | σκιᾷ γὰρ ἐλθὼν ἱκανὸν ἂν Tyrwhitt, ἅλις γὰρ ἐλθὼν εἰκόν' ἂν Musgrave, ἅλις γάρ· ἐλθὼν ἱκανὸς ἂν Dan. Heinsius, χοὔτω γὰρ ἐλθὼν ἱκανὸς ἂν Heimsoeth | ἀλκῆς γὰρ ἱκανῶς σοῦ γένοιτ' εἴδωλον ἂν Burges, πολλοῖς γὰρ ἐλθὼν ἱκανὸς κτέ. vel ἅλις γὰρ (vel τό γ') ἐλθεῖν ἱκανὸν ἂν γένοιτό σε Paley | μόνον γὰρ ἐλθὼν ἱκανὸς ἂν Schwerdt | ἱκανὸς Barnes, ὑμῖν Schenkl, ἄλκαρ Faust | κὤναρ ἂν olim conieciebam 495 sq. σκιὰ γὰρ ἐλθὼν ἱκανὸς ἂν γένοιο σὺ κακοὺς ταράσσειν Jacobs. Versus delebat Dindorf 496 κακοὶ δὲ πρὸς σέ γ' Heimsoeth | εἰσι χοἳ Dobree 497 delet Holthoefer 499 τοῖσδε κὠφελεῖν Hartung

502 post 497 inserit Wilamowitz 504 ὅμως olim Wilamowitz 505 δι' ἡμέρας Herwerden 507 δι' αὐτοῦ πᾶσά γ' ἐλπὶς ἔπτατο, versu 510 post hunc v. collocato, Burges 508—10 delet Holthoefer 509 καὶ λέλοιπεν Paley, καί μ' ἀνεῖλον Holzner. Post 509 lacunam statuit Kirchhoff (scilicet ut obiectum verbi ἀφείλετο suppleatur), item Herwerden, in v. 509 ὡς ἀφείλεθ' ἡ τύχη scribens

510 πτεροῖς Hartung 516 ὃς γῆς . . εἰσήκουε νῷν Paley 517 Amphitryoni tribuebat olim Kirchhoff 518 θηραίνουσ' Musgrave | ἐρῶ Heath. Versum delet Jacobs

522 σωτὴρ ὅδ' . . ἐστιν Hartman 525 inter νεκρῶν et κρᾶτας olim versum intercidisse putabam 528 δακρύοντε Herwerden | (συμφοραῖς στυγνόν Beck) 529 τῶνδε] τῆσδε Elmsley

530 τί καινὸν ἦλθε ⟨τοῖσδε⟩, deleto γύναι, Elmsley, τί καινὸν ⟨ἡμῖν⟩ ἦλθε olim Wilamowitz, τί . . ἦλθ' ⟨ἐμοῖσι⟩ olim Kirchhoff 531 sq. Amphitryoni tribuit Elmsley 531 sq. φάος δόμων φίλον ἥκεις σὺ σωθεὶς . . ἄθλων πατρί Burges 534 διωλλύμεσθα Herwerden 536 sq. delet Holthoefer, 537 Schenkl

540 *καὶ μόρον* Herwerden 542 *χθονός*] fort. *πόλεως*. Cfr. 598 543 *Κάδμου τ'* Hartung | *Κάδμου περισυλῶν ἔχει* Reiske | *κράτος*] *στόμα* Nauck 544 *τίς δῆτα* Herwerden 546 *τί φῄς; προταρβῶν* Duport 547 *Κρέοντι* Barnes

557 *Αἰδώς; ἀποικεῖ* Badham, *κεῖνός γ' ἀποικεῖ* Heimsoeth | *τῆσδε τῆς χθονὸς* Elmsley | *αὕτη γὰρ οἰκεῖ τῆσδε γῆς πρόσω θεός* Hartman

568 etiam *ἕλκηθμα* Reiske, *ἕδεσμα* (vel *ἤδυσμα*) F. Gu. Schmidt

570 delet Herwerden 571 *διατορῶν* Naber 572 *νεκρῶν δ'*, deleto v. 571, Holthoefer 577 *δεῖ γάρ μ' ὑπὲρ* Paley | *οἶδ' ἅπερ πατρός* olim Nauck 578 sqq. *φήσομεν; καλὸν ὕδρᾳ τιν' ἐλθεῖν . . τῶν δ' αὑτοῦ τέκνων . . ἐκπονῆσαι* Camper

580 sq. *τῶν δ' ἐμῶν ὕπερ οὐκ ἐκπονεῖν τόδ' ἆθλον* Herwerden 581 *ἐκπονῆσαι* Musgrave 583 *δίκαιά τοὔσθ' ἑκόντα σ'* Wilamowitz 585 *φίλοις τ'* Pflugk 586 *ἔχθρ' ἀμύνειν* Bothe (588—92 delet Wilamowitz, qui olim post 592 lacunam statuebat)

590—92 delet Paley 593 *ὤφθης τ' ἐπελθὼν* Herwerden | *πόλιν ἔταις· ὀφθεὶς δ' ὅρα* F. Gu. Schmidt 595 (*μέλοι* Lenting) 599 *ἐσελθὼν* Wilamowitz

600 *δώμασιν*] *δαίμοσιν* Reiske. Post 603 versum intercidisse putat Paley 607 *χρόνῳ τ'* Conradt

612 *ἢ σοφοῖς εὑρήμασιν* F. Gu. Schmidt 615 *τ'* delet Dobree 617 *οὐκ· ἤθελον γὰρ τἀνθάδ' εἰδέναι* Stadtmueller | *ἦλθον τἀνθάδ' εἰδέναι* Musgrave, *ἦλθον τἀνθάδ' ἵν' ἰδοίμην* Wakefield, *ἐλθεῖν δ' ἐνθάδ' εἱλόμην* F. Gu. Schmidt | *εἰδείην*] *εὖ θείμην* Elmsley, *εὖ θείην* Bothe 619 *εἰν Ἅιδου* olim Dindorf

620 *ᾤχετ' ἐς* (vel *ἔρχεται*) *πέδον* F. Gu. Schmidt 629 *οἳ δ'* Paley 629 sq. Amphitryoni tribuit Bothe 629—36 delet Wheeler (632—6 eicit Conradt)

631 *λαβών τε ναῦς ὣς* Kirchhoff 633 *τἄνδον ἀνθρώπων* Holzner 635 sq. verba *χρήμασιν . . οὔ* delebat olim Nauck 636 delet R. Prinz 637 *φίλον. τὸ δὲ γῆρας ἄχθος αἰεὶ* Muretus

641 *βλεφάρῳ* vel *βλεφάροιν* Reiske 642 *ἐγκαλύψαν* Dindorf 643 *Ἀσιάτιδος* Elmsley 644 *ὄλβον* Reiske 647 *καλλίστα μὲν ἀνόλβῳ* F. Gu. Schmidt 649 *φόνιον*] *χρόνιον* Musgrave, *πολιόν* Witzschel, *στονόεν* Nauck, *στυγερόν* Heimsoeth, *φθονερόν* Wilamowitz, *τρομερόν* F. Gu. Schmidt

654 *φορεῖσθαι* Musgrave, *φέρεσθαι* Hartung

660 *καὶ θνατοὶ*] *κἀγαθοὶ* Pierson, etiam *καὶ θεατοὶ* Musgrave 660 sq. *καὶ θανόντες τηλαυγοῦς πάλιν* Bothe 663 sqq. *ἁπλᾶν ἂν εἶχε ζωᾶς νύσσαν κτέ.* anonymus, *ἁπλᾶν ἂν εἶχε ζωᾶς τρίβον· ἦν δ' αὖ τῳδὶ τούς* Jacobs 664 *ζώειν* Bothe | *ὀχετὸν* Musgrave, *βίοτον* Kirchhoff, *δίοδον* Herwerden 667 *ἴσον ὅτ'* Reiske | *ἀννεφέλοισιν* Wakefield 667 sq. *ἐν πελάγεσσιν . . ὄφελος πέλει* Herwerden 668 *ἄστρων αὐγαῖς* Burges | *ναύταισι ῥυθμὸς* olim coniciebam | *πέλεν* Reiske, *μέλει* olim Herwerden | *ἀριθμὸν* Schenkl

672 *πλοῦτον*] *πόνον* F. Fu. Schmidt 679 *κελαδῶ* H. Stephanus 680 *ἔτι τᾷδ'* Musgrave 681 *ὑμνήσω* Leutsch 685 *οὔπω δ' οὔπω* Conradt 688 *ὑμνοῦσ' ἀπέλαστον* Bergk 688 sqq. *ὕμνοις ἀμφὶ πυρὰς τὸν . . εἱλίσσουσι καλλίκροτον* Musgrave

694 sq. *κελαδήσω γ'· εὔγαρυς τοῖς ὕμνοισι καταρχὴ* et 680 *Ἡρα-*

κλείους Jacobs 695 *σῶς ὕμνοισιν* Musgrave, *τοῖσδ' ὕμνοισιν* J. Baumann | *σοῖς ὕμνοισιν ἐπανθεῖ* Hermann 696 *πάϊς ὃς εὐγενείας* Musgrave, *παῖς ὃς εὐγενίας* Schenkl 697 sq. *ὑπερβάλλων γενέτας μοχθήσαν τόδ' ἄκυμον* Bothe 698 *μοχθήσας πανάκυμον* Reiske, *μοχθῶν αὐτὸς ἄκυμον* Hartung, *μοχθήμασιν ἄκυμον* Fritzsche 698 sq. *μοχθήσας ἀκύμον' ἔθηκεν* Wilamowitz | *ἀκύματον θῆκεν δὴ* Conradt 699 *δῶκεν* Herwerden

701—706 uni Lyco tribuit, eiecto v. 702, Dziatzko 706 delet Holthoefer 709 *ἃ*] *οὗ* Scaliger

710 *ἀνάγκῃ προστίθησ'* Burges | *ἀνάγκην* suspectum habet Nauck 711 *ἀνάγκῃ*] *ἄμεινον* Bothe, *μὲν ἥκει* F. Gu. Schmidt, *μὲν ἀκμή* Schenkl | *στερκτέον ἂν εἴη* Herwerden, *στερκτέον ἀνάγκῃ* Holzner 714 *τί χρῆμα δόξῃς, ἧς ἔχεις* Madvig 717 *θανόντ' ἐπανακαλεῖν* olim Wilamowitz

722 *ἡμεῖς ἄρ', εἰ δὴ* Kirchhoff 723 *οἱ δειμάτων*] *οἰκημάτων* F. Gu. Schmidt 725 *σχολὴν εὕρωμεν* Wakefield, *σχολῇ λύσωμεν* et *πόνον* olim Bothe 726 *ἔρχου* Scaliger 728 *κακὸν ἀντιπράξειν* Reiske, *κάκ' ἀντιπάσχειν* Fecht | *πάσχειν* Nauck | *εἰς λόχον* Burges 729 *βρόχοις δ' ἐν ἀρκύων γενήσεται* Bothe | etiam *δεθήσεται* vel *πεδήσεται* Pierson, *ἐνσχήσεται* Reiske, *λελήψεται* Valckenaer, *ἐνδήσεται* Musgrave, *ἐνήσεται* Wakefield, *κεκλήσεται* Elmsley, *γ' ἐνήσεται* Zastra, *ἐντεύξεται* Paley, *λελήσεται* Herwerden, *ἐνήσεται* Munro, possis etiam *ἐμπλέξεται*

735 *μέγας πρόσθ'* Dobree 736 *ἐξ Ἅιδα* Wilamowitz. Ante 740 versum Lyci (*ὤμοι, πανούργων τῶνδε πέπτωκ' εἰς βίαν*) excidisse putat Dziatzko

740 *οὗ θανὼν δώσεις δίκην* Nauck 741 *ὕβρισμ' ὑβρίζων* Elmsley, *ὕβριν γ' ὑβρίζων* Paley 745 *πάλιν ἔμολ' ἅπερ πάρος* Kirchhoff | *ἔμολ' ἔμολεν* pro *πάλιν ἔμολ'* olim coniciebam 745 sq. *πάλιν ἔμολεν, ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισ' ἂν παθεῖν, γᾶς ἄναξ* Pflugk, *πάλιν ἔμολεν ὃν . . ἤλπισ' ἐμπατεῖν γᾶν ἄναξ* Herwerden, *πάλιν ἔμολεν, ὃν πάρος οὔποτ' ἂν φρενόθεν ἤλπισεν μολεῖν γᾶς ἄναξ* Heimsoeth | *ὁ πάρος* olim Wilamowitz 745 sq. *φρενὸς ἐπήλπισεν* Hermann, *φρενὸς ἂν ἐλπὶς ἦν* Hartung | *πάλιν* et *παθεῖν* delet Conradt

752 *βοᾷ βοᾷ στενάζων φροίμιον ἄναξ φόνου* Hermann 754 *γῆ, διόλλυμαι* Elmsley | *ὦ γαῖα Κάδμου, πᾶς* F. Gu. Schmidt 755 sq. (ut 740 sq.) Amphitryoni tribuit Dziatzko 757 sq. *τίς θεοὺς θνητὸς ὢν ἀνομίᾳ χραίνων ἄφρονα λόγον οὐρανίων ὕπερ κατέβαλ'* Heimsoeth 758 sq. *ἄφρονα μακαρίων οὐρανίων λόγον κατέβαλ' ὡς ἄρ' οὐ σθένουσιν* Wilamowitz, *οὐρανίων ἄφρονα κατέβαλ' ὡς ἄρ' οὐ σθένουσιν λόγον,* ceteris deletis, Conradt

764 *μέλωσι* Musgrave | *Θήβαις* Heath 767 *νέας* supplet Wilamowitz

770 *λιπεῖν δὲ* (vel *τε*) Paley 771 *δοκημάτων δ'* Hermann | *ἦλθ' ἄνελπις* olim Bothe, *ἦλθε τέρψις* Musgrave, etiam *ἦλθεν αὖθις* vel *ἦλθ' ἄελπτος* F. Gu. Schmidt 773 *μέλουσι*] *θέλουσι* Madvig 776 *ἄδικον* eicit Hermann | *ἐπ' ἄδικον ἕλκων* Conradt | *ἐφέλκειν* Nauck 777 *χρόνῳ* Scaliger | *γὰρ οὐ τλὰς* Musgrave | *οὔτις*] *εἴ τις* Paley 777 sq. *χρόνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα* Hermann, *χρόνου γὰρ ἔτλα τὸ πάλιν οὔτις εἰσορᾶν* Bothe, (*Χρόνου γὰρ οὔτις ῥόπαλον εἰσορᾶν ἔτλα* Wilamo-

witz) 779 *χάριν δὲ δοὺς* Fix 779 sq. *χάριν δ' ὁ δοὺς . . ὄλβον 'κέλευμνον ἅρμα* Burges

780 *ἔθραυσε δ'* Hermann | *κελαινὸν*] *κλεινὸν* Reiske, *κλεαινὸν* Musgrave, *τὸ κλεινὸν* Nauck | *ὄλβοιο κλεινὸν* Schenkl 784 *Δίρκα καλλιρέεθρος* Hartung 785 *'Ασωπίδες ὦ κόραι* Fix 786 sq. *βᾶτε λιποῦσαι πατρὸς ὕδωρ συναοιδοί* Wilamowitz 786 sqq. *λείπουσαι συναοιδοὶ νύμφαις* Bothe 787 *λιποῦσαί* ⟨*μοι*⟩ vel ⟨*νῦν*⟩ Hermann | *σὺν ἀοιδῇ* Musgrave, *συνᾳσόμεναι* Paley, (*σύν μοι ἀείδειν* olim Wilamowitz) 787 sq. *ξυνὸν ἀείδειν ὕμνον τὸν 'Ηρακλέος* Fritzsche (de voce *ξυνός* cogitavit iam Pflugk) 788 *'Ηρακλέους* olim delebat Bothe 789 *ὦ* delet Wilamowitz 789 sq. *ἀγῶνα. ὦ Πυθοῦς* (vel *Πυθίου*) Fix

790 *Πυθία* Paley 791 *Μουσῶν τε δῶμ' 'Ελικὼν* _ ◡ _ Fritzsche, *καὶ Μουσῶν δῶμ' 'Ελικωνιάδων* Nauck 792 etiam *αὔξετ'* Fix | *κελάδῳ 'ς* Conradt 793 *ἐμὰ τείχη* Heath 794 *γένος ἵν'* Bothe | *ἵνα γ' ἔθνος ἔφυ* Musgrave, *ἵνα γένος ἔβλαστεν* Hartung, *ἵν' ἔφυ γέννα* Fritzsche | *γάϊος ἐφάνη* Wilamowitz | *ἐφάνθη* Pflugk | *Σπαρτῶν γένος οὗ 'φάνη* Herwerden

800 *ὃς*] *ὅτ'* Kirchhoff 801 *τᾶς* delet Musgrave | *Περσεΐδος* Hermann | *Νύμφας Περσεΐδος* Hartung | *καὶ*] *ἢ* Conradt 801 sq. *Περσῇδος, ἐμοὶ πιστὸν καὶ τὸ* Fritzsche 802 *πιστὸν* delet Struchtmeier | *ἤδη μοι τὸ παλαιὸν* Musgrave 803 sq. *τὸ σὸν οὐχ ὡς ἐπ' ἐλπίδι* Paley, *τὸ σὸν ἐπ' ἐλπίδι* Wilamowitz | *τὸ σόν· εὔελπι δ' ἐφάνθη* olim coniciebam 807 *γᾶς ὃς* Musgrave | *θαλαμῶν* Barnes 808 *Πλούτωνος ἕδρας λιπὼν νερτέρου* Conradt | *ἔνερον* olim Nauck 809 *ἔφυς*] *ὁ φὺς* Musgrave

810 *ἄνακτος ὃν νῦν εἰσιόντα καίνεις* Schenkl, *ἄνακτος ἂν νῦν ἐσιὼν φανεῖ* olim Herwerden 811 *ἃ νῦν εἰσορᾶν φανεῖ* Heath, *ἂν νῦν τις ἐσορᾷ φάει* vel *ἃ νῦν ἐσορᾶν φάνῃ* Bothe, ⟨*τῶνδ'*⟩ *ἂν νῦν ἐσορᾶν φάσκω* (olim *ἂν νῦν ἐσορῶ βαίνειν*) Hartung, *ᾆ νῦν ἐσορνυμένᾳ φάνῃ* olim Wilamowitz, *ἃ νῦν ἐσορῶντι φαίνει* olim coniciebam, *καὶ νῦν ἐσορᾶν φαίνεις* Paley, fort. *ἃ νῦν ἐσεπόρισε κρίσιν* 811 sqq. *ἂν νῦν ἐσορᾶν* (vel *ἐσιὼν*) *φανεῖ . . ἐν ἀγώνων ἁμίλλαις* Herwerden 814 *τοῖς θεοῖς* Bothe 815—22 tribus chori senibus tribuit Hermann 817 delet Fecht 819 *νωθές γ' ἔπαιρε* Valckenaer

821 *γένοι' ἐμοὶ* Matthiae | *γενοῦ μοι τῶν* J. Baumann 823 *λάτριν*] fort. *τρόχιν* 825 *σῶμα συστρατεύομεν* Reiske

831 *καινὸν ἅμμ'* Valckenaer 833 *ἄτεγκτος* Canter 838 *δι' 'Αχερουσίων πόρων* vel *πρὸς 'Αχερούσιον πόρον* Reiske, malim *δι' 'Αχερουσίου πόρου*

845 *ἀγασθῆναι θεοῖς* Burges, (*ἀγαστὰς ἐν θεοῖς* Hartung) | *φίλοις*] *σιφλοῖς* vel potius *καλοῖς* Musgrave 846 *φίλους*] *λόφους* Burges, *φόνους* Bothe, *πόλεις* Kirchhoff, *φόβῳ* Schumacher 847 *σφαλεῖσα γ'* Lenting (debebat *σφαλέντε γ'*)

850 *οὗ μ' ἐπεισπέμπεις* Paley. Post 853 lacunam (*ἀνθ' ὧν δάμαρτι τῇ βαρυζήλῳ Διὸς*) statuit, 854 *σοί τ'* relinquens, Wilamowitz 854 *οὐκ οὖν* Wakefield, *σοὶ δ' οὐ* Nauck 856 *τὸ σῶφρον* F. Gu. Schmidt

860 *τάχ' ἐς ἐπιρρόθηθ' ὁμαρτεῖν* O. Goram | *τόνδ'* pro *τάχος* olim coniciebam | *ἐπιρροιβδεῖν ὁμαρτεῖν θ'* Kirchhoff | *ἐπιρροίβδοισι* (vel *ἐπιρροίζοισι*) *πεισθεῖσ' ὡς κυνηγέτου κύων* Herwerden 861 *εἶμι, κοὔτε*

Elmsley | οὔτε πόντος ἐστὶν οὕτω, deletis verbis εἰμί γ', Paley | κύμασι] πνεύμασι et λάβροις Jacobs 862 κεραυνοῦ τ' οἰστὸς Wakefield | κεραυνοῦ γ' οἶστρος οὐ, δίνας πνέων Wieseler 863 σταδιοδρομοῦμαι Goettling, σταδιοδρομοῦσα Fix, σύδην δραμοῦμαι olim Nauck 864 μέλαθρα] fort. τέραμνα 864 sq. κἀς νόσους (vel καὶ νόσοις) σφ' ἐπεμβαλῶ τέκν' ἀποκτείνειν ταρακτόν Wieseler 865 ὁ κτανὼν δ' Dindorf (κτανὼν iam Brodeau) | κανῶν Vahlen 866 ἔτικτεν ἐναρῶν Wilamowitz | ἐμῆς λύσσης ὑφῇ Hermann | ἀφῶ Wieseler | ἐμὴ λύσσα σφ' ἀφῇ Madvig 867 κρᾶτα Βακχίδων νόμῳ (vel τρόπον) Wieseler 868 σῖγα] σίλλα Wieseler 869 ὑπ' ἐμβολήν Musgrave | ταῦρος εἰς κέρας βλέπων Herwerden

870 μυκᾶταί τε Herwerden 872 ἐς οὐρανὸν Erfurdt 875—84 = 885—95 et 896—902 (παιδοτρόφον) = 902—08 et 909—15 = 916—21 olim statuebat Hermann 876 πόλις τὸν . . ἔκγονον Paley, πόλις, Διὸς ὅδ' ἔκγονος J. Baumann 878 μαναῖσιν Bergk | μανιάσιν λύσσαισιν μανιάσιν λύσσαις J. Baumann 879 ἐν αὐλοῖς Hermann, αὐλοῖς Kirchhoff, ἀναύλοισιν Hartung

880 βέβακ' Bothe 881 ἅρμασί τ' Hermann 883 etiam ἑκατογκεφάλων Reiske 883 sq. ἑκατὸν κεφαλαῖς λιχμήρεσι olim coniciebam 884 σὺν ὄφεων Paley | μαργανωπός olim Nauck 885 κατέβαλεν Herwerden 886 ἐκπνεύσετε Portus 887 eicit Hartung 888 αὐτίκα] ἤδη J. Baumann 889 ὠμοβρὼν Dindorf | αἵ τ' αἰνόδικοι δίκαι Reiske, ἀποινοδόκοι Δίκαι Schneider, ἀπόδικοι δίκαι Pflugk, ἄοινοι Δίκαι olim Wilamowitz 889 sq. Λύσσας δέ σ' ὠμοβρῶτος ἀδικόποινοι δίκαι κακοῖσιν ἐκπατάσσουσιν Musgrave, Λύσσας δ' ὠμοβρῶτος ἀπηνεῖς δίκαι κακοῖς ἐκπατάσσουσ' aliquando Hermann | Ποιναὶ δίκαις κακαῖς ἐκπατάξουσιν Herwerden

890 ἐκπατάσσουσιν H. Stephanus, ἐκπελεύσουσιν Reiske, ἐκπατάσσουσ' Hermann, ἐκπατάξουσ' Bothe, πατάσσουσιν Hartung | κακοῖς ἐκτενοῦσιν olim coniciebam, κακοῖσιν ἐκπετάσουσιν ⟨ἀπροβουλήτοις⟩ Wilamowitz | ἰὼ στέγαι et 893 ἰὼ δόμοι Amphitryoni tribuit Wilamowitz

894 πρὸς αἷματ'] χορεύματ' olim coniciebam 894 sq. τὰς Διονυσιάδας (sic H. Stephanus) σὺν βοτρύων ἐπιχεύμασι (ἐπιχεύμασι Musgrave) λοιβάς Hermann. προσφάγματ' οὐ χλεύας Διονυσιάδος, οὐ βοτρύων olim Wilamowitz 897 ἐπαυλεῖται μέλος Weidgen 898 κυναγετεῖτε τέκνων Reiske, κυναγετεῖ γε τέκνων Paley, κυναγετεῖ δὴ τέκνων Conradt | κυναγετεῖται τέκνων διωγμός olim Wilamowitz 899 οὔποτ' οὔποτ' ἄκραντα Dindorf | δόμοις Heath

900—03 ante 887 olim collocabat Wilamowitz 901 αἰαῖ σε δῆτα et olim γεραιὸν ἀναστένω Hermann | γεραιὸν στένω Kirchhoff 904 ἀλαίνει Burges 904 sq. tribuit Amphitryoni Wilamowitz 906 δρᾷ σ' et 908 πέμπει Wieseler 907 μελάθρων] ἰὼ μέλαθρα olim Hermann | μελάθρων delet Weidgen | fort. [παῖ]; τεράμνων τάραγμα 909 γήρᾳ olim delebat Hermann

910 τίνα καλεῖς με, τίνα βοάν; Reiske 914 ⟨ἰὼ⟩ δάιοι Kirchhoff 914—8 ante 899 olim collocabat Wilamowitz. Post 915 lacunam olim statuebat Wilamowitz 917 πῶς olim delebat Hermann | πῶς παισὶ et alterum ἄταν delet Nauck 917 sq. ἄταν ἄτα . . ἀμφαίνει Musgrave 919 τίνα τρόπον, λέγε, τίνα τρόπον olim Hermann | λέγε delet Wilamowitz

920 *κακὰ κακῶν* J. Baumann 921 *τλήμονες . . τύχαι* Musgrave

933 *ῥιπάς τ' ἐν ὁσίοις* olim Bothe | *ἐπ' ὅσσοις* Musgrave | *αἱματωπὸς* Nauck 936 *θύων* Elmsley 938 *ἔργον μιᾶς* Matthiae | *μιᾶς διὰ χερὸς* olim Nauck, *μιᾶς μοι 'κ χειρὸς* Herwerden, *μιᾶς πρὸς χειρὸς* Fecht 939 sq. olim delebat Wilamowitz

942 *τόξα τῇσδ'* Nauck 945 *καὶ γύλοις* Reiske, *καὶ τύκαις* Fix | *ἡρμοσμένην* (et 946 *πόλιν*) Paley 946 *σκηπτῷ σιδήρου* Hartung, *στερρῷ σιδήρῳ* Herwerden | *συντριαινῶσαι* Dobree | *πόλιν*] *μολὼν* Hermann 947 *ἐκ τοῦ μεμηνὼς* L. v. Sybel 949 *θενῶν* anonymus

950 *διπλῶς* H. Stephanus, *διπλοῖ* Hartung 955 *χωμάτων* Musgrave 955 sq. *δωμάτων τ' . . κλιθεὶς ἐς οὖδας* Wilamowitz 956 *ὡς ἔχει* Dobree, *ὡσπερεὶ* Heimsoeth 957 *δ' ὡς βραχὺν* Kirchhoff | *δ' ἐν μονῇ βραχὺν χρόνον* Wilamowitz

960 *κἀκκηρύσσεται* Elmsley 961 *ὑπ' αὐτὸς αὑτοῦ* Wilamowitz | *πρὸς αὐτὸν* Hartung 961 sq. *Ἑλλάδος* | *ἀγῶν' ἀνειπὼν* Kayser | verba *καλλίνικος . . ὑπειπὼν* delet Herwerden 962 *ἀκοὴν*] *νίκην* Reiske, *ἃ χρῆν* Tyrwhitt, *δοκὴν* vel *δόκημ'* Jacobs, *ἀνόηθ'* vel *ἄκρανθ'* Dobree, *αἰχμὴν* O. Goram | *ἀλκὴν ὑποσχὼν* Gu. Hoffmann | *προσειπὼν* Wilamowitz

975 *κίονος σκεπήν* Herwerden 977 *κυκλῶν* Wilamowitz 978 *πόρευμα* H. Stephanus, *τόξευμα* Reiske, *χόρευμα* Tyrwhitt

984 *ἀμφιβωμίαν* vel *ἀμφιβώμιον* Elmsley

991 *ἐντὸς*] *ἐκτὸς* Dobree 992 *μυδροκτύπων* ed. Hervag. alt., *μυδροκτύπου* Musgrave | *ὑπὲρ καιρὸν* olim Wilamowitz 997 *ὑπεκκλέπτουσα* Pierson 998 *αὐλαῖς* vel potius *αὐταῖς* Bothe

1000 *κατέτρωσεν* Pierson 1001 *ἱππεύει*] *ἔσπευσεν* F. Gu. Schmidt

1002 *ἦλθεν ἐκ θεῶν* Fix, *ἦλθε καιρὸν* Schneidewin, *ἦλθ' ἐς οἶκον* vel *ἦλθεν ἆσσον* F. Gu. Schmidt | *ἦλθεν ἕλκων νεῦρον ὡς ἐφαίνετο* vel *ἦλθεν, εἰκόν' ὡς ὁρῶσι φαίνεται* vel *ἦλθεν, εἰκάζουσιν ὡς ἐφαίνετο* Herwerden | *ἔφαινέ τε* Hermann 1002 sq. *ἀλλ' ἦλθε δαίμων, ὡς δ' ὁρᾶν ἐφαίνετο Παλλάς, κραδαίνουσ' ἐγγὺς εὔλοφον κόρυν* Kayser 1003 *ἐπιλόφῳ κάρᾳ* Wakefield, *ὑπὸ λόφῳ κάρα* cum H. Stephano Hermann, *ὑπόλοφον κάρα* Bothe, *ἐπ' ὀρόφων ἄκρων* Pflugk, *ἐπιλόφῳ χερί* C. F. Hermann, *ἐπίλοφος κάρα* Hartung | *κραδαίνουσ' ἄγχι τὸν λόφον κάρᾳ* Schenkl | *κέαρ*] *Κόρα* Musgrave. Versum ex duobus contaminatum olim putabam, delebat olim Hartung 1005 *μαργῶντά τ' ἔσχε* Elmsley

1007—12, 1035—7, 1094—96, 1123 sq. delet Walter 1009 *δεσμά τ' αἴροντες, βρόχῳ* Musgrave, *δεσμὰ ταυρείων βρόχων* olim Bothe, *δέσμιον σείρας βρόχῳ* Herwerden

1010 *ἐν δρασμῷ* Reiske 1016 *αὐχεῖ* Musgrave, *ἠχεῖ* olim Bothe

1017 *τότε μὲν* delet Bothe | *ἄπιστος*] *ἄϊστος* Scaliger, *ἄλαστος* olim coniciebam 1019 *ἐν Ἑλλάδι* Paley

1020 *ἅδ'* Scaliger, *τὸ δ'* Duport, *τάδε δ'* Wunder | *ὑπερέβαλε* delet Bothe | *κἀκ' ἐν* Bothe 1020 sq. *ἀλλ' ὑπερέβαλε* olim et *κακὰ . . τάλανι διογενεῖ κόρῳ* Wilamowitz 1021 *κόρῳ* delet Kirchhoff 1021 sq. *τάλαν' ἰδιογενεῖ μόρῳ· μονότεκνον* Tyrwhitt | *τάλανα διογενῆ μονότεκνον Πρόκνης κόρον ἔχω λέξαι θυόμενον λύσσᾳ* Kayser | *διογενῆ* (deleto *τάλανι*) *κόρον, μονοτέκνου Πρόκνης γόνον, ἔχω* Paley 1022 *θρεόμενον* Heath, *τιόμενον* Musgrave | *θυόμενον λέξαι* olim Nauck | *θυόμενον Μοίραις* Maehly 1023 *ὦ παῖ Διὸς* Barnes, *ὦ τάλας* Elmsley, *ὡς δαΐς* Bothe,

ἄθλιε Fix, *οὐ δαεὶς* Kirchhoff, *ὦ τάλαν* Dindorf, *δαμεὶς* Kayser 1023 sq. *σὺ δὲ . . τεκόμενος ὀλέκεις . . συγκατεργασάμενος μοίρᾳ* vel *σὲ δὲ . . τεκόμενον πάλιν λυσσάδι συγκατεργάσασθαι μοίρᾳ* Paley 1024 *μοίρᾳ*] *νιν μοίρᾳ* Fix, *σᾷ μοίρᾳ* Kirchhoff, *σὺν ὁρμᾷ* F. Gu. Schmidt, *μοι ῥιπᾷ* vel *μαχανᾷ* olim coniciebam, *νιν μοίρᾳ* Paley, *δὴ μοίρᾳ* J. H. H. Schmidt 1025 *οἷς* Musgrave, *ἐς* delet Dobree, *ἐὴ ἐὴ* scribit Paley 1026 *ἢ φθιτῶν ᾠδὰν* delet Paley

1030 *κλινθέντ'* Dobree 1032 *τάδε*] *τὰ* Hermann, *δὲ* Elmsley, *δὲ τὰ* olim Wilamowitz | *τέκεα* Bothe *πρὸ πατρὸς ποδοῖν* vel *πάροιθεν πατρός* Paley 1037 *δέμας τόδε* Fix 1038 *ἀνημμένα τ' ἀμφὶ* Hermann

1045 *καὶ σέ γε δακρύοις* Hermann 1047—50 delet Nauck 1048 sqq. *βοᾶτε τὸν εὖ διάγονθ' ὑπνώδεά γ' ἐξ εὐνᾶς* (deleto *ἐγείρετε*) vel *βοᾷ τι τὸν εὖ διάγονθ' ὑπνώδε' ἐγείρετέ μοι* Hermann 1049 *εὖ διάγοντ'* Seidler, *εὖ τ' ἰαύοντ'* Fix 1049 sq. *τὸν εὐδιάοντ'* (sic Musgrave) *εὐνᾶς ἐγείρετ'* Bothe, *τὸν εὐδιάοντ' ἀπ' εὐνᾶς ἐγείρεθ'* ⟨*ὕπνῳ κάτοχον*⟩ Dindorf | *τὸν εὖ ἰαύονθ' ὕπνῳ βοᾷ ἐγείρετε* Paley

1050 *ὑπνώδε' ἐγείρετ' εὐνᾶς* Conradt 1053 *χύμενος* Elmsley 1054 ⟨*ἃ ἅ*⟩, *οὐκ* Hermann | *γέροντες* ⏑ – Dindorf 1055 *ἀπολεῖ πόλιν* delet Nauck 1055 sq. (*ἀποδῇ πόλιν, ἀποδῇ πατέρα* O. Goram) 1056 *ἀπὸ δὲ*] (*ἀπόλῃ* Heath), *ἐπὶ δὲ* olim coniciebam, *ἀπολεῖ* Schumacher 1057 *δεινότατα δεινότατά μοι* Wakefield, *ᾇ δυνατὰ δυνατά μοι* Hermann

1060 sq. *ναὶ ὕπνον γ' ὕπνον* Fix (*εὕδει* iam deleverat Bothe) 1061 *ὕπνον* semel Brodeau | *ὕπνον γ' ἄυπνον* Wilamowitz 1062 *ἔκανε μὲν* olim Wilamowitz 1063 *ἔκανε τέκνα* olim Nauck 1067 *παιδός τ'* Reiske 1069 ⟨*ὡς*⟩ *ἐξεγειρόμενος* Hartung

1070 *ἀποκριδὸν δέμας* Bothe, *ὑψόροφον δέμας* Herwerden 1072 *ὁρᾶθ'* delet Bothe | *ὁρᾶτέ μοι* vel *ὁρᾶτε δή* Hermann 1073 *τόδε μὲν φάος* Conradt | *τὸ φάος ἐκλιπεῖν μὲν* Wilamowitz | *οὐ*] *οὔτι* Paley 1073 *ἐπὶ κακοῖς ἵν' εἴμ', οὐ φεύγω τάλας* olim Nauck 1074 sq. *εἴ με κτενεῖ πατέρα, πρὸς κακοῖς δὲ κακὰ* Paley 1076 *θαῖμα* Hartung | *πρὸς Ἐρινύσι σύγγονον αἷμά θ' ἕξει* olim Paley | *σύγγονον*] *πατροκτόνον* Herwerden 1079 *ἔμολες ἐκπράξων* Matthiae, *ἔμελλες πράξειν* olim Nauck

1080 *περίκλυστον ἄστυ Ταφίων πέρσας* Wilamowitz 1081 *φυγὰν φυγάν* Wakefield | alterum *φυγᾷ* delet Bothe 1084 ⟨*ὅδ'*⟩ *ἐπὶ* Matthiae | *φόνον γ'* Fix 1085 *ὅδ' ἀναβακχεύσει* Hermann, *ἔτ' ἀναβακχεύσει* Dindorf, *τάχ' ἀναβακχεύσει* Pflugk 1086 Amphitryoni tribuit Scaliger 1089 *ἅπερ πάρος* Nauck, *ἅπερ μ' ἔχει* anonymus, *ἃ πρίν γ' ἀεί* F. Gu. Schmidt

1093 *πνεῦμ' ἔχων ἄνω* Nauck 1094 *ἰού* Musgrave 1095 *νεανίαν*] *τὰ γόνατα καὶ* olim coniciebam 1096 *θρανστῷ προσῆμμαι* Wakefield | *λαΐνῳ γ' ἐρείσματι* Jacobs 1097 *τί μὴν* Reiske, *ἦ μὴν* Wakefield, *καὶ μὴν* Jacobs. Versum post 1100 collocat Scaliger

1101 *αὖθις ἐξ ὁδοῦ* olim Bothe | *αὖθις ἐντολαῖς πάλιν* Hermann, *αὖθις ἐξ Ἅιδου πάλιν* Paley 1101 sq. *ἦ που δίαυλον ἦλθον εἰς Ἅιδου πάλιν*; (ceteris deletis) olim Hartung | *αὖθις ἐπαΐων πάλιν . . δίαυλον εἰς Ἅιδου πύλας*; Camper 1102 *ἐξ Ἅιδου μολὼν* Bothe, verba *εἰς Ἅιδου μολὼν* lacunae explendae causa adiecta putat Dindorf

1104 *Πλουτῶνι' οὔτε* olim Nauck, *οὐ δώματ' οὐδὲ* Wilamowitz | *ἤδε* Wakefield, *οὔτε*, si antea *οὔτε* servetur, Elmsley 1105 *ποῦ ποτ' εἴμ', ἀμηχανῶ* Valckenaer, *ποῦ ποτ' ὢν ἀμνημονῶ* Lenting 1106 *ὠή, τὶς* Hermann 1108 delebat olim Nauck | *οὐδὲν ὢν ὁρᾶν εἴωθ' ὁρῶ* F. Gu. Schmidt | *οὐδέν'* Paley | *οἶδα*] *τῇδε* Herwerden | *τῶν γ'* Conradt | fort. *τῶν εἰθισμένων*

1110 *μὴ προδῶ σὰς* Lenting 1111 *κόρας*] *κάρα* Jacobs 1113 *ὦ φίλτατ'· εἶ . . πράσσων ὅμως* F. Gu. Schmidt 1115 *ἄγαν θεῶν* Duport 1116 *ἣν τύχην* Paley 1118 *ὑπετράφη* Reiske, *ὑπογράφεις* Paley 1118—22 sic disponit: 1118. 19. 22. 21. 20 Jacobs, sic: 1118. 21. 20. 19. 22 Wilamowitz 1119 *εἰ μὴ 'κράτει σου Βάκχος* Reiske

1120 *εἰς ὕποπτον* Dobree 1120 sq. olim delebat Nauck 1122 *οὐ γὰρ βεβακχευκὼς* Reiske 1123 *τί φῶ;* Lenting 1124 *ἀτιμώμεσθα γάρ* Musgrave 1126 *σιωπῇ γὰρ παθεῖν οὐ βούλομαι* Tyrwhitt | *ἃ βούλομαι* Musgrave 1127 *παρ' Ἥρας — ἆρ' ὁρᾷς; — θρόνων τάδε* Musgrave | *ἆρα δρᾷς φρενῶν τάδε* Reiske | *θρόνων*] *ὀργῶν* F. Gu. Schmidt, *θρόνοις* (vel *θρόνῳ*) Paley, *θορεῖν* anonymus, *πονῶν* A. Schmidt.

1130 *ἐρεῖς* Reiske, *στέγεις* Musgrave 1134 *τί πόλεμον; εἰπὲ* Nauck

1142 *τίς γὰρ . . οἶκον, ᾧ 'βάκχευσ', ἐμόν;* Camper, *ἦ γὰρ σὺν Ἥρας οἰκτρὸς ἦν βακχεύμασιν;* Pflugk, *ἦ γάρ τιν' Ἥρας οἶστρον ἦν βακχεύσιμος;* Schoene | *οἶκον ἐκβάκχευμ' ἐμόν* Hermann, *οἶκον ἐν βακχεύσιμον* Bothe | *ἢ βακχεὺς* Reiske, *ἢ 'βάκχευσ'* Heath, *ἢ 'βάκχευσ'* Dindorf, *ὅτ' ἐβάκχευσ'* Kirchhoff | *ἐκ βακχεύσεως* F. Gu. Schmidt, *ἐμμανὴς ἐμόν* Paley, *ἐκ βακχευμάτων* anonymus 1143 *δυστυχῆ* Victorius 1146 *τί δὴ ἐγὼ* Bothe, *τί δὴ ἔτι* Schenkl 1147 *παίδων*] *πάντων* Bothe

1150 *κολαστὴς αἵματος* Paley 1151 *τὴν ἐμὴν κατεμπρήσας* H. Stephanus (*ἀπεμπρήσας* Duport, *συνεμπρήσας* Paley), *τήνδε τὴν ἐμὴν πρήσας* Dindorf, *ἐμὴν δύστηνος ἐμπρήσας* Camper, *θερμῷ τὴν ἐμὴν πρήσας* Hartung, (*τὴν νεᾶνιν ἐμπρήσας* Wilamowitz), *τήνδε μαινόλιν πρήσας* Mekler | *ἢ τὰς ἐμαυτοῦ σάρκας ἐμπρήσας* Headlam 1153—55 *ἀλλ' ἐμποδών μοι συγγενὴς φίλος τ' ἐμὸς Θησεὺς ὅδ' ἕρπει, καὶ μύσος παιδοκτόνον*, ceteris deletis, Nauck 1156 *φιλτάτου* Victorius 1157 *κακοῖς* Kirchhoff 1157 sqq. *ποῖ . . εὕρω; τί κρατὶ περιβάλω σκότος;* ceteris deletis vel *ποῦ . . εὕρω, φυγὼν πτερωτὸς ἢ κατὰ χθονὸς μολών; φράσον τί κρατὶ περιβάλω νέφος;* olim Nauck 1159 *φέρ' ἀντίπρωρος* vel potius *φέρ' ἀμπεχές τι* Camper | *φέρ' ἀλλὰ κρατὶ περιβάλω σκότος πέπλοις* (vel *πέπλων*) Pflugk, *φέρ' ἥν τι κρατὶ τῷδε περιβάλω σκέπας* Meineke, *φέρ' ἀντιτείνων κρατὶ περιβάλω φάρος* (vel *χεῖρα περιβάλω σκότος*) Paley, *φράσον τί κρατὶ περιβάλω σκότου νέφος* Nauck | *φέρ' ἂν σοῦ* Barnes, *ἐν* Heath, *πέπλοισι* H. Stephanus, *φέρ', ἀνοσίῳ τι* Hartung, *φέρ' ἀντολὰς ἢ* O. Goram, *φέρ', ἀντίνυκτον* Headlam, *φέρ', ἐγκαλύψας* vel *φέρ', ἀντὶ φωτὸς* Herwerden, *φέρ' ἀμφὶ μυσαρῷ* Faust

1160 *κακοῖς*] *ἐμοὶ* Nauck 1161 *καὶ τῶνδε, προστρόπαιον ὄμμα προσβαλών* Musgrave | *καὶ τῶνδε* (et *αἷμα προσλαβὼν*) Kirchhoff, *οἴκῳ δὲ* (et *προσβαλὼν*) Wilamowitz 1161 sq. *προσβαλεῖν . . θέλων* olim Nauck 1161 delebat olim Wilamowitz, delet etiam Paley | *οὐ γὰρ κακῶσαι* Schenkl 1163 *ῥοαῖς* J. Heiland

1171 *ὑμῖν* Reiske 1173 *εἶτ' ἀπολέλειμμαι* vel *εἶθ' ὑπολέλειμμαι* Reiske | *ἢ που* Barnes, *οὔτοι* Hermann, *οὕτω* Bothe 1175 delet Her-

werden 1177 ἄλλο δυστόπαστον εὑρίσκω Camper 1178—1213 decem strophas et decem antistr. et duas mesodos statuit Hermann 1178 αἰαῖ· | ὦ τὸν Paley | ἔχον Θησεῦ Bothe

1182 ἔτεκεν ἔτεκεν οὑμὸς Hermann 1182 sq. ἔτεκέ νιν, ἔναρ' οὑμὸς ἶνις τάλας, τεκομέναν δ' ἔκαν' ἀνόσιον αἷμα τλάς Camper 1186 sq. post 1190 et 1184 sq. post 1187 collocat Dobree 1187 οἰχόμεθ' ἰατταταί Reiske, οἰχόμεσθ' ἀμπτάμενοι Musgrave, οἰχόμεθα φροῦδοι Herwerden 1188 sq. post 1190 collocat, lacunam inter 1187 et 1190 statuens, Wilamowitz 1189 παλαχθεὶς Burges

1190 ἑκατογκεφάλοις Seidler | ⟨βάλε⟩ βαφαῖς Hartung 1191 ἀγὼν· μὴ χολοῦ νεκροῖς Canter, ἀγών τις χολουμένης Scaliger | ὅδ' οὐ νεκρός Tyrwhitt, ὅδ' ἐν νεκροῖς Heath, ὁμοῦ νεκροῖς Camper 1193 ἦλθε θεοῖς Hartung, ἦλθέν ποτε θεοῖσι Kirchhoff 1196 οὐκ ἄν τιν' Burges 1199 ὄμμα τε Seidler

1200 ὁμοφύλιον Seidler, ὁμόθυμον Herwerden 1202 ἀλλ' εἰ συναλγῶν γ' Seidler, ἀλλ' εἰ πρὸς ἀλγοῦντ' Herwerden | ἦλθεν Hermann 1203 ἰὼ τέκνον Seidler 1204 ἄφες Paley 1206 βάθος ἀντίπαλον δακρύοις ἀναμελέτα Musgrave | πάθος Wakefield, βάρος δ' Hermann. Versum Theseo tribuit Dobree 1207 ἱκετεύω μὲν Scaliger | ἱκετεύομεν γὰρ ἀμφὶ σὰν ⟨τάλαιναν⟩ Hermann 1207 sqq. σὰν post χέρα collocat et προπίτνων . . ἐκβάλλων (olim πολύ τε δάκρυον ἐκβάλλων) scribit Wilamowitz | σὰν ἱκετεύομεν ἀμφὶ γενειάδα Conradt 1209 τε delet Hartung

1210 sq. κάτεχε Heath, κάτισχε Porson, κατάσχες Bothe | ἄγριον Elmsley | θυμόν, ὃς Hartung 1211 ὅπως μὴ Scaliger, ὅτῳ Dobree 1212 βρόμον] μόρον olim Nauck | ἀνόσιον μή σ' ἐξάγῃ Heath | ἔκ σ' ἄγει olim Wilamowitz 1216 ἴδ' οὐ σκότος Duport | ἰδεῖν· σκότος γὰρ olim Kirchhoff 1216 sq. ἰδού· σκότος γὰρ . . ἄν; Schoene. Versus olim delebat Nauck 1217 ὃς ὀμμάτων σὰν συμφορὰν Reiske 1218 προσίλλων χεῖρα Nauck | σημαίνῃ anonymus | φόνον] etiam φυγάν i. e. φυγήν Reiske, μένειν Schenkl, φόβον Wilamowitz | τί μὴ προσειπεῖν χειρὶ σημαίνεις ἐμοί; Herwerden 1221 κεἰ γάρ ποτ' Kirchhoff 1228 φέρει θεῶν γε Ch. Baier, φέρει τὰ θεῖα Vitelli | τὰ τῶν θεῶν σφάλματ' Hartung, τά τοι πεπρωμέν' olim Wilamowitz 1229 τόνδ' ἄλων Reiske

1232 μιαίνεις σφ' εἰσορῶν F. Gu. Schmidt 1234 φίλοισι τῶν olim Nauck | ἔργῳ φίλων F. Gu. Schmidt 1235 δρᾶσαι H. Stephanus 1238 ἐφ' ἑτέραις (vel ἑτέρων) Paley 1239 εὗρες γὰρ olim Nauck

1240 (ἁπλῇ . . δυσπραξίᾳ Musgrave, ἅπαν . . δυσπραξία Dobree) 1241 ὥστε κἀρκέσαι vel potius ὥστε καὶ περᾶν olim Wilamowitz, ὥστε καίν' ἄνειν Mekler, ὥς τι δρᾶν νέον Gomperz, εἰς τά γ' ἔσχατα F. Gu. Schmidt, ὥστε καὶ κρατεῖν Weil, εἰς τὸ καρτερόν Holzner (mallem ὥστε καρτερεῖν) 1242 δοκεῖς δὲ τολμῶν F. Gu. Schmidt 1244 σχὲς τὸ στόμ' Scaliger (ἴσχε τὸ στόμ' apogr. Paris.) 1245 ἔσθ' ὃ προστεθῇ F. Gu. Schmidt 1248 ἀποτυχόντος Schaefer, ἀψυχοῦντος Kayser 1249 σύ γ' ἐκτὸς ὢν δὲ olim Nauck

1250 πόλλ' ἀνατλὰς Nauck 1251 οὔπω τοσαῦτά γ' Camper | οὐκ ἂν (οὐτἂν Paley) τοσαῦτά γ', εἰ Kirchhoff (quo recepto etiam μοχθητέ' ἦν requiri videtur), οὐκ ἂν τοσαῦτ'· αἰεὶ olim Wilamowitz,

οὐκ οὖν τοσαῦτά πω olim coniciebam | οὐκ ἂν τοσαῦτά γ', εἰ μάτην μοχθητέον Herwerden, οὔκουν τοσαῦτά γ' ἦν πρὸ τοῦ (vel πάρος) μοχθεῖν ἐμόν F. Gu. Schmidt, οὔκουν τοσαῦτά γ'· ἦ οὐ μέτρῳ μοχθητέον; Mekler, μῶν οὖν τοσαῦτά γ', εἰ μέτρῳ, μοχθητέον; Fecht | ἐν μέτρῳ vel εὐμέτρως vel ἐμμέτρως B. Schmidt 1263 Ζεὺς δ' εἴ τις Bothe

1270 ἥβην τε Nauck 1271 ποίους] πόσους Dobree 1272 Τυφῶνας] Γηρυόνας Elmsley 1273 κενταυρόμιλον στόλον ἐγὼ οὐκ Herwerden 1274 sqq. τὴν δ' .. μυρίων τ' .. διελθὼν εἰς vel τὴν ἀμφίκρανον Dobree 1275 τ' ut a Dobraeo deletum commemorant 1275 sq. μυρίων τ' .. ἀγέλας διελθὼν ἐς νεκροὺς olim coniciebam, etiam μυρίους τ' ἄλλους πόνους διῆλθον ἀγέλας τ' εἰς νεκρῶν Faust 1279 τὸ λοίσθιον (et φόνον) Nauck

1281 οὔτ' ἐμοὶ Nauck | ἐμαῖς φοναῖς F. Gu. Schmidt, ἐμαῖς σφαγαῖς Holzner 1283 πανήγυριν θεῶν F. Gu. Schmidt, πανήγυριν πόλεως Fecht, malim πανήγυριν λεῴ 1286 ἄλλην ἥν τιν' Paley 1287 κεχρωσμένοι Herwerden 1288 κληδονούμενοι Scaliger, λοιδορούμενοι Reiske, κληρουχούμενοι Musgrave, κῆρ ἑλκούμενοι Hartung, δᾳδουχούμενοι Kayser, κερτομούμενοι Herwerden 1289 ὃς τέκνα κτείνει ποτέ Bothe

1293 ἔστ'] ἦν Elmsley | οἶδεν ἀλγεῖν Holzner | συγγενῶς] τὸ συνεχὲς Bothe | συγγενεῖ (vel συγγόνῳ) δύῃ νοσῶν F. Gu. Schmidt, συγγενῆ δύστην' ἔχων Schenkl 1297 πηγαί τε ποταμῶν ⟨μὴ ἀπολούσασθαι δέμας ῥείθροισιν ἁγνοῖς⟩ κᾆτα τὸν τροχήλατον Herwerden 1297—1300 delet Usener 1299 καὶ] ναί Bothe | πρὸς ταῦτ' ἄριστον Nauck | μ' delet Oeri 1299 sq. post 1293 inserebat olim Wilamowitz

1301 δεῖ με ζῆν Nauck 1302 βίον γ' Heath | βίον τ' .. ἀνόσιόν τ' ἐκτημένοι Lenting | βίοτον Nauck | βίοτον ἀχρεῖον κἀνόσιον Meineke | ἀνόσιοι Wilamowitz 1304 κρούουσα πολυδόνητον ἀρβύλῃ πόδα Pflugk | Ὀλυπίου Ζηνὸς C. Keil | Ὄλυμπον Ζηνὸς ἀρβύλῃ πυκνά Reiske, Ὀλύμπῳ Ζηνὸς ἀρβύλῃ πόδα Hermann, Ὄλυμπον Ζηνὸς ἀρβύλῃ ποδός Bothe, Ὄλυμπον ἀρβύλῃ, Δῖον πόδα Camper, etiam Ὀλύμπῳ κοῦφον ἀρβύλῃ πόδα vel Ὄλυμπον ἕλικος ἀρβύλῃ ποδός Fix, Ὀλύμπου βηλὸν ἀρβύλῃ ποδός Badham, Ὀλύμπῳ καλλιάρβυλον πόδα Hartung | σεμνὸν ἀρβύλῃ πέδον Heath (πέδον iam Brodeau), δῖον ἀρβύλῃ πέδον Nauck, λαμπρὸν (vel θεῖον) ἀρβύλῃ πέδον olim Paley, qui iam versum delet 1307 κάτω κάρα ῥίψασα Nauck, δόμων κάτω στρέψασα F. Gu. Schmidt

1311 sq. choro tribuit Camper 1312 sq. εἰ τόδ' αἰσθάνει, παραινέσαιμ' ἂν μᾶλλον ἀντίσχειν κακοῖς Nauck, εὖ τόδ' ἀΐειν παραινέσαιμ' ἂν κτέ. olim coniciebam 1313 παραινέσαιμ' ἂν μὴ λίαν ἀλγεῖν κακοῖς Camper | παραινέσαι μὲν Hartung | παραινέσαι μὲν ῥᾷον ἢ πράσσειν olim Wilamowitz | πάσχειν Fix. Versum post 1321 collocat Bothe, ante 1340 inserit, scribens παραινέσαι μ' ἂν et in v. 1340 οἶμαι Pflugk, delet Conradt 1315 ἀψευδεῖς Elmsley 1316 λέκτρα γ' Reiske 1318 πατέρας ἔκλησαν; ἀλλ' ὅμως οἰκοῦσ' ἀεὶ Hartung

1320 φήσουσ' Paley 1321 στένεις ὑπέρφευ Musgrave

1331—33 delet Holthoefer. Post 1337 aliquot versus una cum chori disticho intercidisse putabat olim Wilamowitz 1338 θεοὶ δ' ὃν ἂν Jacobs | οὐδ' ἐνδεῖ vel οὐδὲ δεῖ Bothe | οὐδ' ἓν δεῖ Porson 1339 ὠφελεῖν ὅταν R. Prinz

1340 *οἴμοι·* (extra v.) *παρηγόρημα μὲν τόδ'* Heimsoeth | *οἴμοι· πρόσχημά τοι τάδ' ἐστι τῶν ἐμῶν* Herwerden | *πάρεργά τοι τάδ'* falso ex libris Paris. affert Musgrave, *πάρεργα τοιάδ'* Scaliger | *πάρεργα ταῦτα τῶν ἐμῶν* Paley 1341—46 delebat olim Hartung 1343 post 1344 collocat Pierson 1346 *δυστήνων* Naber

1350 *βέλει,* si antea *ταῖς συμφοραῖς* teneatur, H. Stephanus 1351 *ἐγκαρτερήσας θάνατον* Kirchhoff, *ἐγκαρτερήσων θάνατον* Madvig, *ἐγκαρτερήσω πότμον* Heimsoeth, *ἐγκαρτερήσω κάματον* R. Prinz 1351 sq. *ἐγκαρτερήσω· θᾶσσον εἶμι,* hos duos versus post 1357 transponens, F. Gu. Schmidt 1352 *μυρίων*] *σοι φίλων* Schenkl 1353 *καὶ γὰρ πόνων* olim Wilamowitz 1356 delet Herwerden 1358 *σὺ δ' ὦ* F. Gu. Schmidt | *ὁρᾷς φυγάς* Nauck

1361 sq. *ἐᾷ νόμος πρὸς στέρν' ἐρεῖσαι,* nisi post 1361 lacuna statuenda sit, Paley 1367 *ὁ φήσας* olim Bothe | *χὼ στέγων* Musgrave, *καὶ τεκὼν* olim Nauck 1369 *βίῳ* olim Kirchhoff

1371 etiam *ἐδράσαμεν* F. Gu. Schmidt

1383 *ἀν' Ἑλλάδα* Nauck 1384 *αἰσχρῶς*] fort. *αἰκῶς* 1385 *ἀσφαλῶς δὲ* Paley 1386 *σύγκαμ' ἀθλίῳ· κυνὸς* Pierson, *σύγκαμ'· ἀφθίτου κυνὸς* Musgrave, *σύγκαμ'· Ἅιδου μοι κυνὸς,* ante hunc v. ampliorem lacunam statuens, F. Gu. Schmidt

1391 *ἐνὶ γόῳ* F. Gu. Schmidt 1393 delet Conradt 1394 *δακρύων ἅλις* Nauck 1396 *γὰρ*] *ἄρα* Cobet

1403 post 1404 collocat, 1403 Amphitryoni tribuens et 1405 delens, F. Gu. Schmidt 1404—9 et 1419—21 delet Conradt 1407 *ὡς δὴ τὸ* (vel *σὺ*) *φίλτρον* Elmsley | *ῥᾴων ἔχοις* Jacobs. Post 1409 duos versus intercidisse putat Schenkl

1410 *οὗτος* Elmsley 1412 *θηλύνουν, ἄρ'* Camper 1413 *ζῶ σοι· ταπεινὸς ἀλλὰ πρόσθ' εἶναι δοκῶ* Heath, *ζῶν σοι ταπεινὸς ἆθλα προσθεῖναι δοκῶ;* Musgrave, *ὄλοιτ' ἔπαινος ἆθλα προσθεῖναι δοκῶν* vel potius *ζῶ δὴ . . πρόσθεν οὐ 'δόκουν* Jacobs, *ζῶ σοι, ταπεινοῖς ἄλλα προσθεῖναι δοκῶ* Bothe, *ταπεινὸς ὤν σοι μαλθακισθῆναι δοκῶ;* Camper, *ζῶ σοι ταπεινὸς, ἄλλο πρόσθ' εἶναι δοκῶν* Badham, *δοκῶ ταπεινός σοι τὸ πρόσθεν οὐ δοκῶν* Kayser, *ὡς σοὶ ταπεινὸς ἀλλὰ πρόσθ' εἶναι δοκῶ* Paley | *ζηλῶ σ' ἐπαίνου γ'* (et in superiore v. *αἰνέσει;*) Burges 1414 *ἄγαν ὁ* Bothe | *Ἡρακλῆς, ἄχει νοσῶν* Musgrave, *Ἡρακλῆς οὐκ εἶ νοσῶν* (olim *σὺ καὶ νοσῶν*) Wilamowitz | *ποῦ κεῖνος ὤν;*] *ταπεινὸς ὤν* Reiske, *πονεῖ νοσῶν* Jacobs | *κεῖνος ἦν;* Hartung, *κεῖνος εἶ* Kayser, *κεῖνος οὖν* F. Gu. Schmidt, *τοῖος ἦν;* vel *τοῖος ὤν;* Herwerden, *δ' ἐστι νῦν;* Schenkl, *καὶ σὺ νῦν;* J. Heiland. Versus sanissimus 1416 *πλὴν εἷς* Badham | *παντὸς ἦμεν ἥσσονες* Nauck | *ἦν κρείσσων* Paley, *ἦ κρείσσων* Halbertsma 1417 *οὖν ἐνίπτεις* Hermann. *οὖν ἂν εἴποις* L. Dindorf, *οὖν ἔμ' εἶπας* Paley, *οὖν ἐρεῖ τις* F. Gu. Schmidt 1418 *καὶ σὺ χαῖρέ μοι* (deleto *τέκνον*) L. v. Sybel 1419 *τέκνον* ex superiore versu illatum putat Kirchhoff

1421 *πῶς; σ' εἰς Ἀθήνας* Bothe, *καὶ σὲ εἰς Ἀθήνας* Wilamowitz | *εἰς Ἀθήνας πεύσομαι* Musgrave. Verba *εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο* olim Amphitryoni dabat Dindorf 1422 *ἀλλ' εὖ κόμιζε* Kirchhoff | *δυσκόμιστα δή* (vel *δέ*) Prevost 1423 *αἰσχύναις*] *ἄταισιν* Schenkl, *αἵμασιν* vel *αἰσχύνας* Paley 1426 *ἀγαθῶν*] *κεδνῶν* Nauck 1427 (*στείχωμεν* H. Stephanus), *λειπόμεθ'* Paley

Stob. flor. 7, 9 affert cum lemmate *Εὐριπίδης Ἡρακλεῖ* hoc fragmentum (854 N.):

τὸ μὲν σφαγῆναι δεινόν, εὔκλειαν δ' ἔχει·
τὸ μὴ θανεῖν δ' οὐ δεινόν, ἡδονὴ δ' ἔνι.

Eundem locum sine poetae et fabulae nomine habet Plut. de virt. mor. 7 p. 447 E, qui in altero versu rectius exhibet *τὸ μὴ θανεῖν δὲ δειλόν*. E Licymnio locum petitum putat Wagner, *Ἡρακλεῖ* in *Ἡρακλείδαις* mutandum esse suspicatur Nauck. Cfr. Append. ad Heraclid. 629.

Corrigendum.

V. 77 *εὐθυμοῦσα* iam S. Mekler proposuit.

EURIPIDIS

FABULAE

EDIDERUNT

R. PRINZ ET N. WECKLEIN.

VOL. II. PARS VI.

IPHIGENIA AULIDENSIS.

LIPSIAE

IN AEDIBUS B. G. TEUBNERI.

MDCCCXCIX.

EURIPIDIS

IPHIGENIA AULIDENSIS

EDIDIT

N. WECKLEIN.

LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI.
MDCCCXCIX.

LIPSIAE: TYPIS B. G. TEUBNERI

ΕΥΡΙΠΙΔΟΥ

ΙΦΙΓΕΝΕΙΑ Η ΕΝ ΑΥΛΙΔΙ

Τὰ τοῦ δράματος πρόσωπα·

Ἀγαμέμνων.
πρεσβύτης.
χορός.
Μενέλαος.
Κλυταιμήστρα.
Ἰφιγένεια.
Ἀχιλλεύς.
[θεράπων].
ἄγγελος.

κλυταιμνήστρα LP | *θεράπων* delevit Markland qui *Μενέλαος ἄγγελος Κλυτ. Ἰφ. Ἀχ. ἕτερος ἄγγελος* proponit (cfr. ad v. 855), *Μενέλαος θεράπων Κλυτ. Ἰφ. Ἀχ. ἄγγελος* Bothe.

Schol. Aristoph. Ran. 67 *οὕτω καὶ αἱ διδασκαλίαι φέρουσι τελευτήσαντος Εὐριπίδου τὸν υἱὸν αὐτοῦ δεδιδαχέναι ὁμώνυμον* (sic *G*, *ὁμωνύμως V*) *ἐν ἄστει Ἰφιγένειαν τὴν ἐν Αὐλίδι, Ἀλκμαίωνα* (l. *Ἀλκμέωνα*), *Βάκχας*.

ΑΓΑΜΕΜΝΩΝ.

Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν
στεῖχε.

ΠΡΕΣΒΥΤΗΣ.

στείχω. τί δὲ καινουργεῖς,
Ἀγάμεμνον ἄναξ; ΑΓΑ. σπεῦδε. ΠΡ. σπεύδω.
μάλα τοι γῆρας τοὐμὸν ἄυπνον
καὶ ἐπ᾽ ὀφθαλμοῖς ὀξὺ πάρεστιν.
ΑΓΑ. τίς ποτ᾽ ἄρ᾽ ἀστὴρ ὅδε πορθμεύει;
ΠΡ. Σείριος ἐγγὺς τῆς ἑπταπόρου
Πλειάδος ᾄσσων ἔτι μεσσήρης.

Duplicem huius fabulae editionem fuisse, alteram Euripidis maioris, alteram superstitem Euripidis minoris, Boeckh Gr. trag. princ. c. XVII sqq. exponit. Anapaestos 1—48 et 115—163 ab Euripide maiore abiudicat (Blomfieldium qui 1—48 damnaverat secutus) Bremi. Idem cum Porsono ultimam fabulae scenam abicit et fragmentum Euripidis Iphigeniae apud Aelian. H. Anim. VII 39 servatum ἔλαφον δ᾽ Ἀχαιῶν χερσὶν ἐνθήσω φίλαις | κεροῦσσαν, ἣν σφάζοντες αὐχήσουσι σὴν | σφάζειν θυγατέρα ad exitum dramatis refert. Matthiae conicit, hanc fabulam, quae non vivo Euripide, sed post eius mortem demum acta sit, ab auctore imperfectam et incohatam relictam esse, ita ut nonnulla quidem cum cura elaborata essent, alia vero secundis curis relicta, nonnulla etiam fortasse bis diverso modo scripta, quae deinde auctor retractans ea eligeret quae maxime probaret; quae reperta essent, ea deinde ab Euripide minore ita coagmentata esse, ut iusta fabula agi posset; cum vero vestigia inessent operae non absolutae, quae deesse viderentur, aliter ab aliis expleta esse. Interpolatori tribuenda videntur cum alia tum ea quae ad Orestis personam pertinent.

1 τῶνδε δόμων πάροιθεν *L* in δόμων τῶνδε πάροιθεν mut. numeris superscr. L^2 3 σπεῦδε] Porson (σπεύσεις; vel σπεῦσον Dobree), πεύσῃ *LP* 4 τοι] Barnes, τὸ *P*, om. *L*, supra v. inseruit L^2 5 fort. καὶ ἔτ᾽ ὀφθαλμοῖς τοὐξὺ 6 sq. cfr. Theon. Smyrn. de astron. 16 κοινῶς τε γάρ, φησὶν ὁ Ἄδραστος, πάντας τοὺς ἀστέρας οἱ ποιηταὶ σειρίους καλοῦσιν. . καὶ ὁ τραγικὸς ἐπί τινος τῶν πλανήτων 'τί ποτ᾽ ἄρ᾽ ὁ ἀστὴρ ὅδε πορθμεύει σείριος'; 8 ἀΐσσων *LP* | μεσήρης *LP*, mut. in μεσσήρης LP^2

ΑΓΑ. οὔκουν φθόγγος γ' οὔτ' ὀρνίθων
οὔτε θαλάσσης· σιγαὶ δ' ἀνέμων
τόνδε κατ' Εὔριπον ἔχουσιν.
ΠΡ. τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις,
Ἀγάμεμνον ἄναξ;
ἔτι δ' ἡσυχία τῇδε κατ' Αὖλιν
καὶ ἀκίνητοι φυλακαὶ τειχέων.
στείχωμεν ἔσω. ΑΓΑ. ζηλῶ σέ, γέρον,
ζηλῶ δ' ἀνδρῶν ὃς ἀκίνδυνον
βίον ἐξεπέρασ' ἀγνὼς ἀκλεής·
τοὺς δ' ἐν τιμαῖς ἧσσον ζηλῶ.
ΠΡ. καὶ μὴν τὸ καλόν γ' ἐνταῦθα βίου.
ΑΓΑ. τοῦτο δέ γ' ἐστὶν τὸ καλὸν σφαλερόν,
καὶ τὸ φιλότιμον
γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον.
τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντ'
ἀνέτρεψε βίον, τοτὲ δ' ἀνθρώπων
γνῶμαι πολλαὶ
καὶ δυσάρεστοι διέκναισαν.
ΠΡ. οὐκ ἄγαμαι ταῦτ' ἀνδρὸς ἀριστέως·
οὐκ ἐπὶ πᾶσίν σ' ἐφύτευσ' ἀγαθοῖς,
Ἀγάμεμνον, Ἀτρεύς.
δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι·
θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,
τὰ θεῶν οὕτω βουλόμεν' ἔσται.
σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας
δέλτον τε γράφεις
τήνδ' ἣν πρὸ χερῶν ἔτι βαστάζεις,
καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς
καὶ σφραγίζεις λύεις τ' ὀπίσω
ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν

11 ἔχουσι *LP* (ν add. P^3) 14 τῇδε] τήνδε Blomfield 16 στείχομεν *P* | cfr. Cic. Tusc. III 24, 1 19 ἧσσον ἐπαινῶ Stob. fl. 58, 2 (cfr. Hipp. 264) 21 ἐστὶ *LP* 22 καὶ τὸ πρότιμον Nauck, delet Bothe 28 ἀριστέως Stob. fl. 105, 6 et fragm. Chrysippi in Journ. des Sav. 1838 p. 313 editum, ἀριστέος *LP* 29 πᾶσι *LP* 31 δεῖ] fort. χρὴ 33 βουλόμεν' ἔσται] βουλομένων ἔσται Plut. Mor. p. 103B, νενόμισται Stobaeus, βουλόμεν' ἐστίν Markland 39 πεύκην πέδω θαλερὸν mut. in πέδω πεύκην θαλερὸν numeris supra scriptis *L* | fort. πέδοι

κατὰ δάκρυ χέων,
καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς
μὴ οὐ μαίνεσθαι.
τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ;
φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς.
πρὸς δ' ἄνδρ' ἀγαθὸν πιστόν τε φράσεις·
σῇ γάρ μ' ἀλόχῳ τότε Τυνδάρεως
πέμπει φερνὴν
συννυμφοκόμον τε δίκαιον.

ΑΓΑ. ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι,
Φοίβη Κλυταιμήστρα τ', ἐμὴ ξυνάορος,
Ἑλένη τε· ταύτης οἱ τὰ πρῶτ' ὠλβισμένοι
μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι.
δειναὶ δ' ἀπειλαὶ καὶ κατ' ἀλλήλων φόνος
ξυνίσταθ', ὅστις μὴ λάβοι τὴν παρθένον.
τὸ πρᾶγμα δ' ἀπόρως εἶχε Τυνδάρεῳ πατρί,
δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως
ἅψαιτ' ἄριστα. καί νιν εἰσῆλθεν τάδε,
ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν
μνηστῆρας ἀλλήλοισι καὶ δι' ἐμπύρων
σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε,
ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη,
τούτῳ συναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν
οἴχοιτο τόν τ' ἔχοντ' ἀπωθοίη λέχους,
κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν
Ἕλλην' ὁμοίως βάρβαρόν θ' ὅπλων μέτα.
ἐπεὶ δ' ἐπιστώθησαν, εὖ δέ πως γέρων
ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί,

42 sq. μὴ οὐ μαίνεσθαι (ο rasura ex ϑ correcto *L*, ϑυμαίνεσθαι *P*, οὐ μαίνεσθαι P^2): τί πονεῖς (τί πονεῖς in lit. trium literarum scr. L^2) τί πονεῖς τί νέον (νέον in lit. scr. L^2) τί νέον (hoc alterum τί νέον om. *P*, inseruit P^2) *L P*, correxit Blomfield 45 δ' om. *L P*, add. P^3 46 τότε] ποτὲ Barnes 47 πέμπει apogr. Paris., πέμπεν *L*, πέμπε *P* (ν adiecit P^2) 50 κλυταιμνήστρα *L P* 54 μὴ *L P*, ἂν superscr. L^2 57 ἄριστα] ἄθραυστα ex Hesych. ἄθραυστα· ἀπρόσκοπα. Εὐριπίδης Ἰφιγενείᾳ τῇ ἐν Αὐλίδι Hemsterhuys | τόδε Barnes 60 fort. τόδε 62 συναμυνεῖν] Heath, συναμύνειν *L P* 63 ἀπωθ.. *P*, ἀπώσασθαι P^3 64 κἀπιστρατεύσειν] Markland, κἀπιστρατεύειν *L P* | κατασκάψειν *L P*, πτ superscr. et ψ delevit P^3 65 delet Hermann 66 δέ] fort. τέ

δίδωσ᾽ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα,
ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι.
ἣ δ᾽ εἵλεθ᾽, ὅς σφε μήποτ᾽ ὤφελεν λαβεῖν,
Μενέλαον. ἐλθὼν δ᾽ ἐκ Φρυγῶν ὁ τὰς θεὰς
κρίνων ὅδ᾽, ὡς ὁ μῦθος Ἀργείων ἔχει,
Λακεδαίμον᾽ ἀνθηρὸς μὲν εἱμάτων στολῇ
χρυσῷ τε λαμπρός, βαρβάρῳ χλιδήματι,
ἐρῶν ἐρῶσαν ᾤχετ᾽ ἐξαναρπάσας
Ἑλένην πρὸς Ἴδης βούσταθμ᾽, ἔκδημον λαβὼν
Μενέλαον· ὃ δὲ καθ᾽ Ἑλλάδ᾽ οἰστρήσας δρόμῳ
ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται,
ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.
τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες δορί,
τεύχη λαβόντες στενόπορ᾽ Αὐλίδος βάθρα
ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θ᾽ ὁμοῦ
ἵπποις τε πολλοῖς ἅρμασίν τ᾽ ἠσκημένοι.
κἀμὲ στρατηγεῖν κᾶτα Μενέλεω χάριν
εἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲ
ἄλλος τις ὤφελ᾽ ἀντ᾽ ἐμοῦ λαβεῖν τόδε.
ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ
ἥμεσθ᾽ ἀπλοίᾳ χρώμενοι κατ᾽ Αὐλίδα.
Κάλχας δ᾽ ὁ μάντις ἀπορίᾳ κεχρημένοις
ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρ᾽ ἐγὼ
Ἀρτέμιδι θῦσαι τῇ τόδ᾽ οἰκούσῃ πέδον,
καὶ πλοῦν τ᾽ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν
[θύσασι, μὴ θύσασι δ᾽ οὐκ εἶναι τάδε].
κλύων δ᾽ ἐγὼ ταῦτ᾽, ὀρθίῳ κηρύγματι
Ταλθύβιον εἶπον πάντ᾽ ἀφιέναι στρατόν,

68 *δίδωσ᾽*] Markland, *δίδωσιν* *LP* 69 *ὅτου*] *ὅποι* Lenting 70 *ὅς σφε*] Monk, *ὥς γε* *LP* | *ὤφλεν* *P*, *ε* inseruit P^3 72 *κρίνων* Clem. Alex. Paed. III 2, *κρίνας* *LP* | *ὅδ᾽, ὡς* *L*, *ὅδ᾽ ὡς ὁ* L^2, fort. *βοτήρ, ὡς Ἀργείων* Clemens, *ἀνθρώπων* *LP* 77 *μενέλαον. ὁ δὲ* *LP*, *μενέλαος οὖν* P^3 | *δρόμῳ*] Markland, *μόρῳ* *LP*, *μόνος* P^3 79 *ἀδικουμένοις* *LP*, *ἠδικημένοις* L^2P^3, *ἀδικημένοις* P^2 80 *ᾄξαντες ποσίν* Aristot. rhet. III 11 83 *ἅρμασίν τ᾽*] Reiske, *θ᾽ ἅρμασιν* *LP* 84 *κᾶτα* *LP* (*ι* sub *ᾶ* scr. P^3), *δῆτα* memorat ut incertam coniecturam Markland (idem scripsit Nauck). Fort. *κἄνδρα στρατηγεῖν τόνδε* 89 *κεχρημένοις*] Heath, *κεχρημένος* *LP* 92 *κατασφαγὰς* *LP*, *κατασκαφὰς* P^3 93 delevit Nauck

ὡς οὔποτ' ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν.
οὗ δή μ' ἀδελφὸς πάντα προσφέρων λόγον
ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς
γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν
πέμπειν Ἀχιλλεῖ θυγατέρ' ὡς γαμουμένην,
τό τ' ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος,
συμπλεῖν τ' Ἀχαιοῖς οὕνεκ' οὐ θέλοι λέγων,
εἰ μὴ παρ' ἡμῶν εἶσιν ἐς Φθίαν λέχος·
πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτ' ἐμήν,
ψευδῆ συνάψας ἀμφὶ παρθένου γάμον.
μόνοι δ' Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδε
Κάλχας Ὀδυσσεὺς Μενέλεώς θ'. ἃ δ' οὐ καλῶς
ἔγνων τότ', αὖθις μεταγράφω καλῶς πάλιν
ἐς τήνδε δέλτον, ἣν κατ' εὐφρόνης σκιὰν
λύοντα καὶ συνδοῦντά μ' εἰσεῖδες, γέρον.
ἀλλ' εἶα χώρει τάσδ' ἐπιστολὰς λαβὼν
πρὸς Ἄργος. ἃ δὲ κέκευθε δέλτος ἐν πτυχαῖς,
λόγῳ φράσω σοι πάντα τἀγγεγραμμένα·
πιστὸς γὰρ ἀλόχῳ τοῖς τ' ἐμοῖς δόμοισιν εἶ. 114
ΠΡ. λέγε καὶ σήμαιν', ἵνα καὶ γλώσσῃ 117
σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ. 118
ΑΓΑ. πέμπω σοι πρὸς τὰς πρόσθεν 115
δέλτους, ὦ Λήδας ἔρνος, 116
μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς 119
τὰν κολπώδη πτέρυγ' Εὐβοίας 120
Αὖλιν ἀκλύσταν.
εἰς ἄλλας ὥρας γὰρ δὴ
παιδὸς δαίσομεν ὑμεναίους.

96 fort. τλὰς παῖδα τὴν ἐμὴν κτανεῖν 98 πτύχαις *LP*, πτυχαῖς P^3 (in *L* ˜ super αι erasum) 100 πέμπειν] στέλλειν Markland 101 ἐκπαγλούμενος Stadtmueller 102 οὕνεκ'] Barnes, τούνεκ' *LP* (τοὔνεκ' P^3) 105 ἀμφὶ Markland, ἀντὶ *LP* | παρθένῳ Hennig 106 μόνοι δ' ἀκηκόασιν ὡς Stadtmueller 109 εὐφρόνης (omisso σκιὰν) *L*, εὐφρόνην L^2 (supra ν erasum aliquid, fort. λείπει), εὐφρόνης σκιὰν *P*, sed σκιὰν scripsit (σκ in lit.) P^2, fort. κατ' εὐφρόνης σκότον De versuum 109—114 auctore idem iudicandum quod de v. 1—48 112 κέκευθεν *P* 113 fort. πάντα τἀντεταλμένα 115 sq. post 118 transposuit Reiske | τὰς..δέλτους] Monk, ταῖς..δέλτοις *LP* 119 sq. ἶνιν | πρὸς κολπώδη Monk 122 εἰς ἄλλας *LP*, τὰς superscr. L^2P^2

ΠΡ. καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν
οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ
σοὶ σῇ τ' ἀλόχῳ;
τόδε καὶ δεινὸν σήμαιν' ὅ τι φῄς.
ΑΓΑ. ὄνομ', οὐκ ἔργον παρέχων Ἀχιλεὺς
οὐκ οἶδε γάμους, οὐδ' ὅ τι πράσσομεν,
οὐδ' ὅτι κείνῳ παῖδ' ἐπεφήμισα
νυμφείους εἰς ἀγκώνων
εὐνὰς ἐκδώσειν λέκτροις.
ΠΡ. δεινά γ' ἐτόλμας, Ἀγάμεμνον ἄναξ,
ὃς τῷ τῆς θεᾶς σὴν παῖδ' ἄλοχον
φατίσας ἦγες σφάγιον Δαναοῖς.
ΑΓΑ. οἴμοι, γνώμας ἐξέσταν,
αἰαῖ, πίπτω δ' εἰς ἄταν.
ἀλλ' ἴθ' ἐρέσσων σὸν πόδα, γήρᾳ
μηδὲν ὑπείκων. ΠΡ. σπεύδω, βασιλεῦ.
ΑΓΑ. μή νυν μήτ' ἀλσώδεις ἵζου
κρήνας μήθ' ὕπνῳ θελχθῇς.
ΠΡ. εὔφημα θρόει.
ΑΓΑ. πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων
λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ
τροχαλοῖσιν ὄχοις παραμειψαμένη
παῖδα κομίζουσ' ἐνθάδ' ἀπήνη
Δαναῶν πρὸς ναῦς.
ΠΡ. ἔσται. ΑΓΑ. κλῄθρων δ' ἐξορμώσαις

124—132 ut a v. 97—105 absonos notavit Bremi, eicit Hennig 124 ἀχιλ*εὺς (eraso altero λ) *L*, ἀχιλλεὺς *P* | λέκτρων] Scaliger, λέκτρ' *LP* (superscr. κατὰ L^2) | ἀπλακὼν] Burney, ἀμπλακὼν *LP* 125 φυσσῶν *LP*, corr. Musgrave | ἐπαρεῖ] Reiske, ἐπαίρει *LP* 128 Liban. Epist. 1398 p. 642 τοῦτο δέ ἐστι δοκοῦντος φιλεῖν οὐ φιλοῦντος καὶ κατὰ τὴν τραγῳδίαν ὄνομ' ἀντ' ἔργου παρεχομένου (unde ἀντ' ἔργου Unger) | ἀχιλλεὺς mut. in ἀχιλεὺς *LP* 130 ἐπεφήμισα] Markland, ἐπέφησα *LP* 132 ἐκδώσειν] Markland, ἐνδώσειν *LP* | λέκτρον Monk 133 γ' ἐτόλμας] Markland, γε τολμᾷς *LP* 134 ὃς τῷ apogr. Paris. (et Canter), οὕτω *LP* verbis τῆς θεᾶς superscr. συνίζησις P^3 135 φατίσας corr. ex φατήσας *P* 139 ἴθ' corr. ex ἴθι *L*, εἴθ' *P* 141 μὴ νῦν *LP* | μήτ' delet HBuchholtz, quo probato v. proximo μηδ' scribendum 142 θελχθῇς ex θελχθεὶς corr. *P* 145 τίς] Markland, τι *LP* 148 ναῦς ras. ex ναούς fecit $L^2 P^2$ 149 ἔσται *LP*, ἔσται τάδε L^2 ἐξορμώσαις] scripsi, ἐξόρμα *LP* (ο ex ω fecit L^2)

ἤν νιν πομπαῖς ἀντήσῃς,
πάλιν εἰσόρμα, σεῖε χαλινούς,
ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας.

ΠΡ. πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι,
λέγε, παιδὶ σέθεν [τῇ σῇ τ' ἀλόχῳ];

ΑΓΑ. σφραγῖδα φύλασσ' ἣν ἐπὶ δέλτῳ
τῇδε κομίζεις. ἴθι. λευκαίνει
τόδε φῶς ἤδη λάμπουσ' ἠὼς
πῦρ τε τεθρίππων τῶν Ἀελίου·
σύλλαβε μόχθων.
θνητῶν δ' ὄλβιος ἐς τέλος οὐδεὶς
οὐδ' εὐδαίμων·
οὔπω γὰρ ἔφυ τις ἄλυπος.

ΧΟΡΟΣ.

ἔμολον ἀμφὶ παρακτίαν — stroph.
ψάμαθον Αὐλίδος ἐναλίας,
Εὐρίπου διὰ χευμάτων
κέλσασα στενοπόρθμων,
Χαλκίδα πόλιν ἐμὰν προλιποῦσ',
ἀγχιάλων ὑδάτων τροφὸν
τᾶς κλεινᾶς Ἀρεθούσας,
Ἀχαιῶν στρατιὰν ὡς . . ἰδοίμαν
Ἀχαιῶν τε πλάτας ναυσιπόρους
ἡιθέων, οὓς ἐπὶ Τροί-
αν ἐλάταις χιλιόναυσιν
τὸν ξανθὸν Μενέλαόν θ'
ἁμέτεροι πόσεις
ἐνέπουσ' Ἀγαμέμνονά τ' εὐπατρίδαν
στέλλειν ἐπὶ τὰν Ἑλέναν,

150 ἤν *LP*, ἢν γάρ L^2P^2 | ἀντήσῃς *LP*, ἀντήσας P^2 151 εἰσόρμα, σεῖε] scripsi (ἐξόρμα, σεῖε Blomfield), ἐξορμάσῃς *LP*, ἐξορμάσεις τοὺς L^2P^2 154 verba τῇ σῇ τ' ἀλόχῳ delevit Vitelli 155 personae notam om. *P* 156 τήνδε, ῇ super ήν scripto, *L*, τήνδε *P* 164 παρ' ἀκτὰν *LP*, παρακτίαν L^2P^2 167 στενοπόρθμων] Weil, στενόπορθμον *LP* 171 ἴδοιμ' ἂν *LP*, ἐσιδοίμαν Elmsley (ἐσίδοιμ' ἄν Struchtmeier), κατιδοίμαν Dindorf (κατίδοιμ' ἄν Musgrave) 172 Ἀχαιῶν] ἀγανῶν Nauck 173 ἡιθέων] Markland, ἡμιθέων *LP* | οὓς] Scaliger, ὡς *LP* 174 χιλιόναυσι *LP*, χιλιόναυσιν P^2 175 Μενέλαόν θ'] Fritzsche, μενέλαον *LP* 177 ἐννέπουσ' mut. in ἐνέπουσ' *LP*

ἀπ' Εὐρώτα δονακοτρόφου
Πάρις ὁ βουκόλος ἂν ἔλαβε
δῶρον τᾶς Ἀφροδίτας,
ὅτ' ἐπὶ κρηναίαισι δρόσοις
Ἥρᾳ Παλλάδι τ' ἔριν ἔριν
μορφᾶς ἁ Κύπρις ἔσχε.

πολύθυτον δὲ δι' ἄλσος Ἀρ- antistr.
τέμιδος ἤλυθον ὀρομένα,
φοινίσσουσα παρῇδ' ἐμὰν
αἰσχύνᾳ νεοθαλεῖ,
ἀσπίδος ἔρυμα καὶ κλισίας
ὁπλοφόρους Δαναῶν θέλουσ'
ἵππων τ' ὄχλον ἰδέσθαι.
κατεῖδον δὲ δύ' Αἴαντε συνέδρω,
τὸν Οἰλέως Τελαμῶνός τε γόνον,
τὸν Σαλαμῖνος στέφανον,
Πρωτεσίλαόν τ' ἐπὶ θάκοις
πεσσῶν ἡδομένους μορ-
φαῖσι πολυπλόκοις
Παλαμήδεά θ', ὃν τέκε παῖς ὁ Ποσει-
δᾶνος, Διομήδεά θ' ἡ-
δοναῖς δίσκου κεχαρημένον,
παρὰ δὲ Μηριόνην, Ἄρεος
ὄζον, θαῦμα βροτοῖσιν,
τὸν ἀπὸ νησαίων τ' ὀρέων
Λαέρτα τόκον, ἅμα δὲ Νι-
ρέα, κάλλιστον Ἀχαιῶν.

τὸν ἰσάνεμόν τε ποδοῖν
λαιψηροδρόμον Ἀχιλῆα,

180 *ἔλαβεν* *P*, *ἔλαβε* P^2 184 *ἔσχεν* P^2 186 *ὀρομένα*] Canter, *ὀρωμέναν* *LP* 187 *παρηΐδ'* (superscr. *συνίζησις* m. 2) *LP* 190 *ἐθέλουσ'* mut. in *θέλουσ'* *LP* 191 *τ' ὄχλον*] Heath, *ὄχλον* (*τ* post *ν* eraso) *L*, *ὄχλον τ'* *P* 192 *δύ'* LP^3, *δι'* *P* 193 *ἔκγονον* mut. in *τε γόνον* *LP* 194 *τὸν*] Hartung, *τοῖς* *LP* | *σαλαμινίοις* *LP*, *σαλαμῖνος* P^2 195 *θάκοις* *LP*, *ω* super *ά* scr. P^2 196 *πεσῶν* mut. in *πεσσῶν* *P* | *ἁδομένους* Fritzsche 199 *δ' ἁδοναῖς* Hartung 200 *δίσκοιο κεχαρμένον* Vitelli 202 *βροτοῖσι* supra *σι* adscripto *ν* *L*, *βροτοῖσι* *P* 203 *τ'* fort. delendum 204 sq. *Νιρῆ* Nauck 206 *τε*] fort. *δὲ*

τὸν ἁ Θέτις τέκε καὶ
Χείρων ἐξεπόνασεν,
εἶδον αἰγιαλοῖσι
παρά τε κροκάλαις δρόμον ἔχοντα σὺν ὅπλοις·
ἅμιλλαν δ' ἐπόνει ποδοῖν
πρὸς ἅρμα τέτρωρον
ἐρίζων περὶ νίκας.
ὁ δὲ διφρηλάτας ἐβοᾶτ',
Εὔμηλος Φερητιάδας,
ᾧ καλλίστους ἰδόμαν
χρυσοδαιδάλτους στομίοις
πώλους κέντρῳ θεινομένους,
τοὺς μὲν μέσους ζυγίους
λευκοστίκτῳ τριχὶ βαλιούς,
τοὺς δ' ἔξω σειραφόρους
ἀντήρεις καμπαῖσι δρόμων,
πυρσότριχας, μονόχαλα δ' ὑπὸ σφυρὰ
ποικιλοδέρμονας· οἷς παρεπάλλετο
Πηλεΐδας σὺν ὅπλοισι παρ' ἄντυγα
καὶ σύριγγας ἁρματείους.

[ναῶν δ' εἰς ἀριθμὸν ἤλυθον stroph.
καὶ θέαν ἀθέσφατον,
τὰν γυναικεῖον ὄψιν ὀμμάτων
ὡς πλήσαιμι, μείλινον ἁδονάν.
καὶ κέρας μὲν ἦν
δεξιὸν πλάτας ἔχων
Φθιώτας ὁ Μυρμιδὼν Ἄρης
πεντήκοντα ναυσὶ θουρίαις.

209 ἐξεπόνασεν α ex η facto *L*, ἐξεπόνησεν Elmsley 211 κροτάλαις *P* 213 ἐπόνει] fort. ἐκόνει 215 ἐρίζων] Piccolo (apud Fixium), ἑλίσσων *LP* 216 ἐβοᾶτ'] Dindorf, βοᾶτ' *LP* 218 ᾧ] οὗ Hermann | ἰδόμαν] Dindorf, εἰδόμαν *LP* 219 στομίοισι *P* 221 μέσους delendum videtur 223 ἔξω fort. eiciendum | σειροφόρους Dindorf 224 καμπαῖς *L*, καμπαῖσι L^2*P* 225 πυρσότριχας] Monk[1], πυρρότριχας *LP* 226 ποικιλλοδέρμονας *L* 229 Πηλεΐδας] Elmsley, πηλείδας *LP* | ὅπλοισι] Heath, ὅπλοις *LP* 230 fort. ἁρματείας [231—302 minori Euripidi tribuit Boeckh, delevit Hermann 233 γυναικεῖον] Boeckh, γυναικείαν *LP* 234 μείλινον] fort. νεᾶνιν 237 Μυρμιδὼν] Hermann, μυρμιδόνων *LP*

χρυσέαις δ' εἰκόσιν κατ' ἄκρα Νη-
ρῇδες ἕστασαν θεαί,
πρύμναις σῆμ' Ἀχιλλείου στρατοῦ.

Ἀργείων δὲ ταῖσδ' ἰσήρετμοι antistr.
νᾶες ἕστασαν πέλας·
ὧν ὁ Μηκιστέως στρατηλάτας
παῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ,
Καπανέως τε παῖς
Σθένελος· Ἀτθίδος δ' ἄγων
ἑξήκοντα ναῦς ὁ Θησέως
παῖς ἑξῆς ἐναυλόχει θεὰν
Παλλάδ' ἐν μωνύχοις ἔχων πτερω-
τοῖσιν ἁρματήλατον
εὔσημόν τε φάσμα ναυβάταις.

Βοιωτῶν δ' ὅπλισμα ποντίας stroph.
πεντήκοντα νῆας εἰδόμαν
σημείοισιν ἐστολισμένας·
τοῖς δὲ Κάδμος ἦν
χρύσεον δράκοντ' ἔχων
ἀμφὶ ναῶν κόρυμβα·
Λήιτος δ' ὁ γηγενὴς
ἆρχε ναΐου στρατοῦ·
Φωκίδος δ' ἀπὸ χθονὸς
. . . .
Λοκρῶν δὲ τοῖσδ' ἴσας ἄγων
ναῦς Οἰλέως τόκος κλυτὰν
Θρονιάδ' ἐκλιπὼν πόλιν.

239 *χρυσέαις* $L P^2$, *χρυσέαισι* P | *ἄκρα*] Pierson, *ἄκραν* $L P$ 241 *πρύμναισι* $L P$, *πρύμναις* $L^2 P^2$ 247 *Ἀτθίδας* Dobree 248 *ναῦς* P, *νῆας* P^2 250 *πτερωτοῖσι* L 251 *ἁρματήλατον*] scripsi, *ἅρμασιν* (*ἅρμασι* P) *θετὸν* $L P$ 252 *τε φάσμα*] fort. *θέαμα* 253 *βοιωτῶν* $L P$, *τῶν βοιωτῶν* $L^2 P^2$ | *πόντιον* Weil 255 *σημείοισιν* $L P$, *ιν* eras. $L^2 P^2$ | *ἐστολισμένας*] Scaliger, *εὐστολισμένας* $L P$ 258 *κόρυβα* mut. in *κόρυμβα* P 260 *ἄρχε** $L P$ (*ἄρχει?*), *ἆρχε* $L^2 P^2$ Post 261 duorum versuum spatium relictum in $L P$, quamobrem versui 261 *α*, 262 *β* praefixit erasa nota *λειπ(ει)* L^2, 261 et 262 linea coniunxit P^2 262 *Λοκρῶν* Heath, *Λοκροῖς* $L P$ | *Λοκρὰς* et *τοῖσδ'* Markland 263 *ἦγε ναῦς* Nauck, *ναῦς ἦν* Hermann (*ναῦς ἦλθ'* Matthiae) | *ναῦς* in *ναὸς* corr. P^3

Μυκήνας δὲ τᾶς Κυκλωπίας antistr.
παῖς Ἀτρέως ἔπεμπε ναυβάτας
ναῶν ἑκατὸν ἠθροϊσμένους·
σὺν δ' ἀδελφὸς ἦν
ταγός, ὡς φίλος φίλῳ,
τᾶς φυγούσας μέλαθρα
βαρβάρων χάριν γάμων
πρᾶξιν Ἑλλὰς ὡς λάβοι.
ἐκ Πύλου δὲ Νέστορος
Γερηνίου κατειδόμαν
. . . .
πρύμνας σῆμα ταυρόπουν ὁρᾶν,
τὸν πάροικον Ἀλφεόν.

Αἰνιάνων δὲ δωδεκάστολοι
νᾶες ἦσαν, ὧν ἄναξ Γουνεὺς
ἆρχε· τῶνδε δ' αὖ πέλας
Ἤλιδος δυνάστορες,
οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς·
Εὔρυτος δ' ἄνασσε τῶνδε·
λευκήρετμον δ' Ἄρη
Τάφιον ἦγεν ὧν Μέγης ἄνασσε,
Φυλέως λόχευμα,
τὰς Ἐχινάδας λιπὼν
νήσους ναυβάταις ἀπροσφόρους.
Αἴας δ' ὁ Σαλαμῖνος ἔντροφος
δεξιὸν κέρας πρὸς τὸ λαιὸν ξυνᾶγε,
τῶν ἆσσον ὥρμει πλάταισιν
ἐσχάταισι συμπλέκων

265 *Μυκήνας*] Nauck, *ἐκ μυκήνας* *LP* | *τὰς* *LP* | *κυκλωπείας* *LP*, *κυκλωπίας* P^2, fort. *Κυκλωπίου*   267 *ἠθροισμένους* *P*   268 *ἀδελφὸς*] Markland, *ἄδραστος* *LP*   Post 274 lacunam indicavit Weil   275 sq. *ὁρᾶν* delevit et *τὸν* in *ὁρᾶν* correxit P^3 277—287 = 288—302 statuit, complura excidisse ratus, Hermann   277 *δωδεκάστολοι νᾶες*] Hermann, *δώδεκα στόλοι ναῶν* *LP*   278 *γουνεὺς* *L* (sic scr. ut facile *ἰουνεὺς* legas), *ἰουνεὺς* *P*   281 *Ἐπειὸν . . λεών* C. Conradt | *ὀνόμαζε* *P*   284 *Τάφιον ἡγεμὼν Μέγης* (deleto *ἄνασσε*) Hermann (*ἡγεμὼν* iam Tyrwhitt et Musgrave), quae probantibus lacuna statuenda   286 *Ἐχινάδας*] Js. Voss (*Ἐχίνας* Brodeau), *ἐχίδνας* *LP* (in marg. adscr. P^2 *τὰς ἐχινάδας φησί*)   290 *ξυνᾶγε*] Hermann, *ξύναγε* *LP*

δώδεκ᾽ εὐστροφωτάταισι ναυσίν· ὡς
ἄιον καὶ ναυβάταν
εἰδόμαν λεών·
ᾧ τις εἰ προσαρμόσει
βαρβάρους βάριδας,
νόστον οὐκ ἀποίσεται,
ἐνθάδ᾽ οἷον εἰδόμαν
νάιον πόρευμα,
τὰ δὲ κατ᾽ οἴκους κλύουσα συγκλήτου
μνήμην σῴζομαι στρατεύματος.]

ΠΡΕΣΒΥΤΗΣ.

Μενέλαε, τολμᾷς δείν᾽, ἅ σ᾽ οὐ τολμᾶν χρεών.

ΜΕΝΕΛΑΟΣ.

ἄπελθε· λίαν δεσπόταισι πιστὸς εἶ.
ΠΡ. καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας.
ΜΕ. κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ.
ΠΡ. οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ ᾿φερον.
ΜΕ. οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακήν.
ΠΡ. ἄλλοις ἁμιλλῶ ταῦτ᾽· ἄφες δὲ τήνδ᾽ ἐμοί.
ΜΕ. οὐκ ἂν μεθείμην. ΠΡ. οὐδ᾽ ἔγωγ᾽ ἀφήσομαι.
ΜΕ. σκήπτρῳ τάχ᾽ ἆρα σὸν καθαιμάξω κάρα.
ΠΡ. ἀλλ᾽ εὐκλεές τοι δεσποτῶν θνῄσκειν ὕπερ.
ΜΕ. μέθες· μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους.
ΠΡ. ὦ δέσποτ᾽, ἀδικούμεσθα. σὰς δ᾽ ἐπιστολὰς
ἐξαρπάσας ὅδ᾽ ἐκ χερῶν ἐμῶν βίᾳ,
Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει.

ΑΓΑΜΕΜΝΩΝ.

ἔα·
τίς ποτ᾽ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;

299 οἷον] Hermann, ἄϊον *LP* 301 τὰ δὲ *LP*, τάδε *P*² | συγκλήτου] συλλόγου Dindorf 302 μνήμην delet England 304 fort. ἄπερρε | γε supra λίαν scr. *P*² 305—316 singulis versibus lineolae praefixae in *LP*, quas in notas mut. *P*² 305 ἐξωνείδησας mut. in -ισας *P* 306 κλαίεις *P*, κλαίοις *P*³ 308 οὐδέ γε φέρειν σε] Kirchhoff (δεῖ delendum esse vidit Elmsley), οὐδέ γε φέρειν σε δεῖ *LP*, οὐδέ σε φέρειν δεῖ *L*²*P*² | κακήν] scripsi, κακά *LP* 309 ἄλλοις] Markland, ἄλλως *LP* | ἁμιλλῶ *LP*, ἁμιλλᾶ *P*³ 310 alteram lineolam om. *LP*, πρε in spatio vacuo scr. *P*² 311 ἄρα *LP*, ἆρα *L*²*P*³ 313 δὲ *LP*, γὰρ superscr. *P*³ 317 τίς δήποτ᾽ ἐν πύλαισι θόρυβος ἐστὶ *L*, τίς δῆτ᾽

ΜΕ. οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν.
ΑΓΑ. σὺ δὲ τί τῷδ' ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τ' ἄγεις;
ΜΕ. βλέψον εἰς ἡμᾶς, ἵν' ἀρχὰς τῶν λόγων ταύτας λάβω.
ΑΓΑ. μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς;
ΜΕ. τήνδ' ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν;
ΑΓΑ. εἰσορῶ, καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν.
ΜΕ. οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα.
ΑΓΑ. ἦ γὰρ οἶσθ' ἃ μή σε καιρὸς εἰδέναι σήμαντρ' ἀνείς;
ΜΕ. ὥστε σ' ἀλγῦναί γ', ἀνοίξας ἃ σὺ κάκ' εἰργάσω λάθρᾳ.
ΑΓΑ. ποῦ δὲ κἄλαβές νιν; ὦ θεοὶ σῆς ἀναισχύντου φρενός.
ΜΕ. προσδοκῶν σὴν παῖδ' ἀπ' Ἄργους, εἰ στράτευμ' ἀφίξεται.
ΑΓΑ. τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε;
ΜΕ. ὅτι τὸ βούλεσθαί μ' ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν.
ΑΓΑ. οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;
ΜΕ. πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δ' αὐτίκα.
ΑΓΑ. εὖ κεκόμψευσαι· πονηρῶν γλῶσσ' ἐπίφθονον σοφή.
ΜΕ. νοῦς δέ γ' οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.
βούλομαι δέ σ' ἐξελέγξαι, καὶ σὺ μήτ' ὀργῆς ὕπο
ἀποτρέπου τἀληθὲς οὔτε κατατενῶ λίαν ἐγώ.
οἶσθ', ὅτ' ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον,
τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων,
ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων

ἐν πύλαις θόρυβος L^2, τίς δῆτ' ἐν πύλαισιν θόρυβος P, τίς ποτ' ἐν θύραισι Bekk. Anecd. I 369, 8. Post hunc v. alterum versum Agamemnonis intercidisse probavit Hermann 318 *ΜΕ.*] Hermann, πρε *LP* | λέγειν] κλύειν Nauck 319 τῶδ' ex τόδ' fecit P^2 vel P^3 320 ἐς *LP*, εἰς L^2 324—334 singulis versibus lineolae praefixae in *L* 324 ἅπασϊ *P* | πᾶ^σι^τἀγγεγραμμένα (τἀ in ras. scr. m. 2) *L* 325 οἶσθ' in ἦσθ' mut. P^2 vel P^3 327 καὶ ἔλαβές νιν *L*, κἄλαβές νιν L^2, κἄλαβέσιν *P*, κἄλαβές νιν P^3 | σῆς] τῆς Kirchhoff 329 δεῖ *P*, sed ει rescr. vel ex η corr. P^3 | τἄμ' ἔδει Herwerden | ἀναισχύντου] fort. ἀναιδείας 330 δοῦλο *P*, ς add. P^2 333 εὖ κεκόμψευσαι] Ruhnken, ἐκκεκόμψευσαι *LP* | πονηρῶν] Bothe, πονηρὸν *LP*, πονηροῦ Dobree 334 δ' οὐ *LP*, δέ γ' οὐ L^2P^2 | σαφὴς Monk 335 σ' ἐλέγξαι *LP*, σ' ἐξελέγξαι L^2P^2 | μήτ' *P*, τοι super τ' scr. P^3 | ὀργῆς ὕπο (ς ὕπο in lit. scr. m. 2) *L* 336 ἀποστρέφου *LP*, ἀποτρέπου L^2P^2 | οὔτε Hermann, οὔτοι *LP* | κατατενῶ λίαν] Boeckh (οὔτ' αὖ καὶ τενῶ λίαν Lenting), καταινῶ λίαν σ' *LP* 337 δαναΐδαις (αι ex α vel ε fecit m. 3) *P* 338 θέλων] fort. δοκῶν, versum delet Hennig 339 ἦσθα πάσης] Markland, ἦσ ἁπάσης *L*, ἦσ ἀπάσης *P*, ἦσθα πᾶσι Nauck

καὶ θύρας ἔχων ἀκλήστους τῷ θέλοντι δημοτῶν
καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι, κεἰ μή τις θέλοι,
τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου;
κᾆτ', ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους
τοῖς φίλοισιν οὐκέτ' ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος.
δυσπρόσιτος ἔσω τε κλήθρων σπάνιος. ἄνδρα δ' οὐ χρεὼν
τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι,
ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις,
ἡνίκ' ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.
ταῦτα μέν σε πρῶτ' ἐπῆλθον, ἵνα σε πρῶθ' ηὗρον κακόν.
ὡς δ' ἐς Αὖλιν ἦλθες αὖθις χὠ Πανελλήνων στρατός,
οὐδὲν ἦσθ', ἀλλ' ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν,
οὐρίας πομπῆς σπανίζων· Δαναΐδαι δ' ἀφιέναι
ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι,
ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τε μὴ νεῶν
χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσας δορός.
κἀμὲ παρεκάλεις· τί δράσω; τίνα πόρον εὕρω πόθεν
ὥστε μὴ στερέντας ἀρχῆς ἀπολέσαι καλὸν κλέος;
κᾆτ', ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην
Ἀρτέμιδι καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας
ἄσμενος θύσειν ὑπέστης παῖδα· καὶ πέμπεις ἑκών,
οὐ βίᾳ· μὴ τοῦτο λέξῃς· σῇ δάμαρτι, παῖδα σὴν
δεῦρ' ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.
[κᾆθ' ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς,

341 sq. delet Nauck (342 Hennig) 345 ἔσω] ἔξω Aemilius Portus 347 καὶ] χρὴ olim Nauck, δεῖ Herwerden, fort. potius lacuna post 348 statuenda 349 σε *LP*, σοι P^2 | εὗρον] Reiske, εὕρω *LP* | κακόν (ακ rescr. vel corr. m. 2) *L* 350 ἦλθες] Aldina, ἦλθεν *LP* | αὖτις καὶ ὁ *LP*, αὖθις χὠ P^2 (χὠ etiam L^3) 351, quem post 353 olim transponebat Hartung, delendus videtur (351 et 354 sq. diversa temptamina traditam lacunam resarciendi putat Nauck) 352 fort. οὐρίου | σπανίζει Pantazidis 354 ὡς *LP*, ὡς δ' $L^2 P^2$ | ὄμμα *L* ὄνομα *P* | σύγχυσιν (alterum υ ex η fecit m. 3) *P* 354 sq. τ' εἰ μὴ . . ἐμπλήσεις Musgrave, fort. τε, μὴ οὐ νεῶν . . ἐμπλήσῃς 355 τὸ Πριάμου] Elmsley, τὸ πριάμου τε *LP*, πριάμου τε $L^2 P^2$ 356 τίνα πόρον *LP*, δὲ inseruit (τίνα δὲ) $L^2 P^2$ | ποθὲν *LP*, πόθεν L. Dindorf | τίν' ἀπορῶν (ἀπόρων Weil) εὕρω πόρον; Nauck, fort. τίνα πόρον τέτμω πόθεν; 357 στερέντας] Musgrave, στερέντα σ' *LP*, fort. στερέντες 362 ἀπόστελλ' *P*, ἀποστέλλειν P^2 363 λέληψαι *LP*, λέλησαι $L^2 P^2$ 363 sq. delevit Nauck (364 deleverat iam Dindorf)

ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε.]
οὗτος αὐτός ἐστιν αἰθὴρ ὃς τάδ' ἤκουσεν σέθεν.
μυρίοι δέ τοι πεπόνθασ' αὐτὸ πρὸς τὰ πράγματα·
ἐκπονοῦσ' ἑκόντες, εἶτα δ' ἐξεχώρησαν κακῶς,
τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δ' ἐνδίκως
ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.
Ἑλλάδος μάλιστ' ἔγωγε τῆς ταλαιπώρου στένω,
ἣ θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας
καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.
μηδέν' ἀνδρείας ἕκατι προστάτην θείμην χθονός,
μηδ' ὅπλων ἄρχοντα· νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν·
πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ.

ΧΟ. δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγους
μάχας θ', ὅταν ποτ' ἐμπέσωσιν εἰς ἔριν.

ΑΓΑ. βούλομαί σ' εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω
βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως,
ὡς ἀδελφὸν ὄντ'. ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ.
εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμ' ἔχων;
τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; λέκτρ' ἐρᾷς χρηστὰ λαβεῖν·
οὐκ ἔχοιμ' ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶς
ἦρχες. εἶτ' ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς;
ἢ δάκνει σε τὸ φιλότιμον τοὐμόν; ἀλλ' ἐν ἀγκάλαις
εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς

365 αὐτὸς] Markland, αὐτὸς *LP* | fort. ἤκουεν 366 sq. fort. αὐτό· πρὸς τὰ πράγματα ἐγκονοῦσ'. Cfr. Ion. 599 367 ἑκόντες] Canter, ἔχοντες *LP* 367 γνώμης ex γνώσης fecit P^2 368 sq. olim delebat Hartung (unum v. 368 delet Hermann) 370 Eubul. apud Athen. XIII 569 A Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου [περι]στένω 371 ἣ] fort. εἰ 373 μηδέν' LP^2, μηδὲν *P* | ἀνδρείας] Pantazidis, ἂν χρείους (χρέους m. 2) *LP* 375 πόλεος *L*, πόλεως L^2P | ἄρχον *P*, ἄρχων P^3. Versum olim delebat Hartung 376 γίνεσθαι *P* | λόγους etiam Stob. floril. 84, 3] ψόγους Musgrave 378 εὖ *LP* (in marg. adscr. P^3 αὖ, cui additum θις) et Stob. fl. 31, 2 | σ' εἰπεῖν κακῶς αὖ Markland, fort. σε νουθετῆσαι | ἂν ὦ γρ. ἀνῶ *L*, ἂν ὦ *P*, ἄνω Stobaeus 379 ἀγαγών] ἀνάγων Naber | σωφρονεστέρως Stobaeus, σωφρονέστερος *LP*, σωφρονέστερον Elmsley, fort. σωφρονέστερα 380 χρηστὸς] Grotius, αἰσχρὸς οὐκ *LP*, χρηστὸς χρηστὸν Stobaeus 382 λέκτ' *LP*, ρ add. P^2 | χρηστὰ λέκτρ' ἐρᾷς λαβεῖν Reiske, λέκτρα χρήστ' ἐρᾷς λαβεῖν Heath, fort. λέκτρ' ἐραστὰ χρῇς λαβεῖν 384 δῶ σῶν] Dawes, δώσω *LP* 385–387 suspecti. Cfr. λελογισμένον 386 cum v. 922, 1021

καὶ τὸ καλόν, ἔχειν; πονηροῦ φωτὸς ἡδοναὶ κακαί.
εἰ δ' ἐγὼ γνοὺς πρόσθεν οὐκ εὖ μετεθέμην εὐβουλίαν,
μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος
ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ.
ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονες
φιλόγαμοι μνηστῆρες. ἡ δέ γ' ἐλπίς, οἶμαι μέν, θεὸς
κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος.
οὓς λαβὼν στράτευ'· ἕτοιμοι δ' εἰσὶ μωρίᾳ φρενῶν.
οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ' ἔχει συνιέναι
τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.
τἀμὰ δ' οὐκ ἀποκτενῶ 'γὼ τέκνα· κοὐ τὸ σὸν μὲν εὖ
παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ,
ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις,
ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην.
ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια·
εἰ δὲ μὴ βούλει φρονεῖν εὖ, τἄμ' ἐγὼ θήσω καλῶς.
ΧΟ. *οἵδ' αὖ διάφοροι τῶν πάρος λελεγμένων*
μύθων, καλῶς δ' ἔχουσι, φείδεσθαι τέκνων.
ΜΕ. *αἰαῖ, φίλους ἄρ' οὐχὶ κεκτήμην τάλας.*
ΑΓΑ. *εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.*
ΜΕ. *δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;*
ΑΓΑ. *συνσωφρονεῖν σοι βούλομ', ἀλλ' οὐ συννοσεῖν.*
ΜΕ. *ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.*
ΑΓΑ. *εὖ δρῶν παρακάλει μ', ἀλλὰ μὴ λυπῶν ἐμέ.*

388 *μετεθέμην εὐβουλίαν*] Monk, *μετετέθην εὐβουλίᾳ* *LP* 389 *μᾶλλον*, superscripto *μαίνῃ*, *L* 392 *ἡ δέ γ'* *LP*, *ἥδε γ'* *P*², fort. *ἦν δέ γ' ἐλπὶς εὐμαρὴς θεὸς* (*εὐμαρὴς* invenit E. Holzner) 393 *κἀξέπραξεν* *LP*, *ἐξέπραξεν* *P*² 394 *στράτευ'· ἕτοιμοι δ' εἰσὶ*] Monk, *στράτευε. οἶμαι δ' εἴσῃ* *LP*, *γ'* post *στράτευε* inseruit *P*³ 394ᵃ accessit e Stob. fl. 28, 10 et Theophilo ad Autol. II 54, qui hunc versum cum v. 395 afferunt | *συνιέναι*] fort. *διειδέναι* 395 *κατηναγκασμένους* Theophilus et Stobaeus, *συνηναγκασμένους* *LP* 396 *κοὐ*] Lenting, *καὶ* *LP* | 397 *παρὰ δίκην*] Porson (*παρὰ δίκης* Reiske), *πέρα δίκης* *LP* *τιμωρίᾳ*] fort. *σωτηρίᾳ* 399 *ἐγεινάμ`´* *L*, ´ delevit, accentum super ι erasit, inferiores partes compendii ` rescripsit *L*², *ἐγείναμεν* *P* 400 *ῥᾴδια*] *καίρια* Stadtmueller 401 *εὖ*] *σὺ* Markland 403 *ἔχει σε* England 404 *οὐκ ἐκεκτήμην* Heath 406—412 singulis versibus lineolas praefigunt *LP*, quas in notas mutavit *P*² 407 *συσσωφρονεῖν γάρ, οὐχὶ συννοσεῖν ἔφυν* Plut. Mor. p. 64C (cfr. Soph. Ant. 523), fort. *συνσωφρονεῖν θέλοιμ' ἄν* (vel *ἕτοιμος*, cfr. frg. 1080, 2) *κτέ.* 408 *ἐς* hic in *LP*

ΜΕ. οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;
ΑΓΑ. Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.
ΜΕ. σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς.
[ἐγὼ δ' ἐπ' ἄλλας εἶμι μηχανάς τινας
φίλους τ' ἐπ' ἄλλους.

ΑΓΓΕΛΟΣ.

ὦ Πανελλήνων ἄναξ,
Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,
ἣν Ἰφιγένειαν ὠνόμαξας ἐν δόμοις.
μήτηρ δ' ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,
καὶ παῖς Ὀρέστης, ὥστε τερφθείης ἰδών,
χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.
ἀλλ' ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ
κρήνην ἀναψύχουσι θηλύπουν βάσιν,
αὐταί τε πῶλοί τ'· ἐς δὲ λειμώνων χλόην
καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.
ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν
ἥκω· πέπυσται γὰρ στρατός· ταχεῖα γὰρ
διῇξε φήμη· παῖδα σὴν ἀφιγμένην.
πᾶς δ' ἐς θέαν ὅμιλος ἔρχεται δρόμῳ,
σὴν παῖδ' ὅπως ἴδωσιν· οἱ δ' εὐδαίμονες
ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.
λέγουσι δ'· ὑμέναιός τις ἢ τί πράσσεται;
ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ
ἐκόμισε παῖδα; τῶν δ' ἂν ἤκουσας τάδε·
Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,
Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε;
ἀλλ' εἶα, τἀπὶ τοισίδ' ἐξάρχου κανᾶ,
στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ,
ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας

411 θεῶν Porson 412 αὔχει] Tyrwhitt, αὐχεῖς *LP* 414—441 ΑΓΓΕΛΟΣ . . καλῶς delevit L. Dindorf, 414—441 Gu. Dindorf, 413—441 Kirchhoff 416 ὠνόμαξες Markland. Post ὠνόμαξας supra v. add. πότ' P^2 417 ὁμαρτοῖ *P*, ὁμαρτεῖ P^2 | κλυταιμνήστρας *LP* | σὴ Κλυταιμνήστρα δάμαρ Elmsley cl. Iph. T. 22 422 τ'] Markland, γ' *LP* 425 ταχεῖα γὰρ *LP*, ταχεῖα δὲ P^3 428 δ' *P*, γὰρ superscr. P^2 430 πράσσεται (ε superscr.) *LP*, ε delevit P^2 434 ποτε] πόσις Nauck 435 τοῖσιν (ν in ras. m. 2 scr.) *L*, τοῖσι δ' *P*

λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος·
φῶς γὰρ τόδ' ἥκει μακάριον τῇ παρθένῳ.
ΑΓΑ. ἐπῄνεσ', ἀλλὰ στεῖχε δωμάτων ἔσω·
τὰ δ' ἄλλ' ἰούσης τῆς τύχης ἔσται καλῶς].
οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;
ἐς οἷ' ἀνάγκης ζεύγματ' ἐμπεπτώκαμεν.
ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων
πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος,
ἡ δυσγένεια δ' ὡς ἔχει τι χρήσιμον.
καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,
ἅπαντά τ' εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν
ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου
τὸν ὄγκον ἔχομεν τῷ τ' ὄχλῳ δουλεύομεν.
ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,
τὸ μὴ δακρῦσαι δ' αὖθις [αἰδοῦμαι] τάλας,
ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.
εἶεν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;
πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;
καὶ γάρ μ' ἀπώλεσ' ἐπὶ κακοῖς ἅ μοι πάρος
ἐλθοῦσ' ἄκλητος. εἰκότως δ' ἅμ' ἕσπετο
θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα
δώσουσ', ἵν' ἡμᾶς ὄντας εὑρήσει κακούς.
τὴν δ' αὖ τάλαιναν παρθένον, τί παρθένον;
Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα·
ὡς ᾤκτισ'· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε·
ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους
γήμειας αὐτὸς χὤστις ἐστί σοι φίλος.

438 λοτὸς *LP*, λωτὸς L^2P^3 | βοάτω Rauchenstein 442 ἄρξωμαι Burges, ἄρξομαι *LP* | πόθεν] Grotius, σέθεν *LP* 443 εἰς οἷα γ' L, εἰς οἷ, eraso γ', *P* | ἐπεπτώκαμεν *P*, corr. P^2 447 ῥᾳδίως] fort. καιρίως 448 sq. ἅπαντά . ἄνολβα] Musgrave, ἄνολβά . . ἅπαντα *LP* (εστϊ super ἅπαντα scr. P^2). Fort. ἄβουλα ταῦτα 449 δὲ Plut. v. Nic. 5, γε *LP*, γὰρ superscr. P^2 450 ὄγκον Plut., δῆμον *LP* | τ'] δ' Plut. 452 αὖτις *LP* | αἰδοῦμαι] οὐ σθένω Dobree 454—468 eidem interpolatori tribuendi videntur qui 413—441 scripsit (454—459 et οἶμαι . . αἰαῖ, τὸν 462—467 delet England, 465—468 eiecit cum Dindorfio Bernhardy) 455 συμβάλω *LP*, συμβαλῶ P^2 456 πάρος *LP* (ὑπῆρχε superscr. L^2), παρά P^3 (πάρα Aldina) 458 νυμφεύσουσα] Markland, νυμφεύουσα *LP* 462 ἱκετεύσειν] Markland, ἱκετεῦσαι *LP*

[παρὼν δ' Ὀρέστης ἐγγὺς ἀναβοήσεται
οὐ συνετὰ συνετῶς· ἔτι γάρ ἐστι νήπιος.
αἰαῖ, τὸν Ἑλένης ὥς μ' ἀπώλεσεν γάμον
γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε].
ΧΟ. κἀγὼ κατῴκτειρ', ὡς γυναῖκα δεῖ ξένην
ὑπὲρ τυράννων συμφορᾶς καταστένειν.
ΜΕ. ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.
ΑΓΑ. δίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δ' ἐγώ.
ΜΕ. Πέλοπα κατόμνυμ', ὃς πατὴρ τοὐμοῦ πατρὸς
τοῦ σοῦ τ' ἐκλήθη, τὸν τεκόντα τ' Ἀτρέα,
ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς
καὶ μὴ 'πίτηδες μηδέν, ἀλλ' ὅσον φρονῶ.
ἐγώ σ' ἀπ' ὄσσων ἐκβαλόντ' ἰδὼν δάκρυ
ᾤκτειρα καὐτὸς ἀνταφῆκά σοι πάλιν
καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,
οὐκ ἐς σὲ δεινός· εἶμι δ' οὗπερ εἶ σὺ νῦν·
καί σοι παραινῶ μήτ' ἀποκτείνειν τέκνον
μήτ' ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον
σὲ μὲν στενάζειν, τἀμὰ δ' ἡδέως ἔχειν,
θνῄσκειν τε τοὺς σούς, τοὺς δ' ἐμοὺς ὁρᾶν φάος.
τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους
ἄλλους λάβοιμ' ἄν, εἰ γάμων ἱμείρομαι;
ἀλλ' ἀπολέσας ἀδελφόν, ὅν μ' ἥκιστα χρῆν,
Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;
ἄφρων νέος τ' ἦ, πρὶν τὰ πράγματ' ἐγγύθεν
σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.
ἄλλως τέ μ' ἔλεος τῆς ταλαιπώρου κόρης
ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ,
ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων
μέλλει. τί δ' Ἑλένης παρθένῳ τῇ σῇ μέτα;
ἴτω στρατεία διαλυθεῖσ' ἐξ Αὐλίδος.

466 οὐ ξυνετὰ ξυνετῶς *LP*, οὐ συνετὰ συνετῶς *L*[3], εὐσύνετ' ἀσυνέτως Musgrave 468 ὃς] Heath, ὅς μ' *LP* 473 κατόμνυσ' *P*, κατόμνυμ' *P*[2] 480 fort. οἷσίν σ' ἐδένυασ' | εἰμὶ Kirchhoff 481 ἀποκτεῖναι Elmsley, ἀποκτανεῖν Herwerden, fort. ἀποκτείνειν τέκνα 487 ἥκιστ' ἐρχῆν *LP* 489 ἦν *LP* | πράγματ'] Lenting, πράγματα δ' *LP* 491 μ' *P*, οι superscr. *P*[3] | ταλαιπόρου *P*, ταλαιπώρου *P*[3] 492 ἐσῆλθε *LP*, εἰσῆλθε *P*[3] | ἐννουμένῳ *P*, ἐννοούμενον Markland 495 στρατεία] Barnes, στρατιὰ *LP* | διαλυσεῖσ *LP*, διαλυθεῖσ' *L*[2]*P*[3]

σὺ δ' ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,
ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.
εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,
μὴ 'μοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος.
ἀλλ' ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων·
εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα
στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τρόποι
τοιοίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.

ΧΟ. γενναῖ' ἔλεξας Ταντάλῳ τε τῷ Διὸς
πρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν.

ΑΓΑ. αἰνῶ σε, Μενέλεως, ὅτι παρὰ γνώμην ἐμὴν
ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τ' ἀξίως.
ταραχὴ δ' ἀδελφῶν διά τ' ἔρωτα γίγνεται
πλεονεξίαν τε δωμάτων· ἀπέπτυσα
τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.
ἀλλ' ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,
θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.

ΜΕ. πῶς; τίς δ' ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;

ΑΓΑ. ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.

ΜΕ. οὔκ, ἤν νιν εἰς Ἄργος γ' ἀποστείλῃς πάλιν.

ΑΓΑ. λάθοιμι τοῦτ' ἄν. ἀλλ' ἐκεῖν' οὐ λήσομεν.

ΜΕ. τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.

ΑΓΑ. Κάλχας ἐρεῖ μαντεύματ' Ἀργείων στρατῷ.

ΜΕ. οὔκ, ἢν θάνῃ γε πρόσθε· τοῦτο δ' εὐμαρές.

ΑΓΑ. τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.

ΜΕ. κοὐδέν γ' ἄχρηστον οὐδὲ χρήσιμον παρόν.

496 *τέγκων* P 498 *μέτεστι σοί*] scripsi, *μέτεστί σοι* LP 499 *μὴ 'μοὶ*] Hermann, *μή μοι* LP 500—503 delet cum Dindorfio Bernhardy 502 *τρόποι* αἱ LP 503 *τοιαίδε* οἱ L, *τοιοῖδε* P, *τοιοίδε* P^3 *χρῆσθαι*, superscr. *τὸ*, L 505 *καταισχύνεῖς* L 506 *Μενέλεως* Barnes, *μενέλαος* LP, *Μενέλα'* Markland 507 *μετέθηκας* Musgrave 508—510 delet Boeckh 508 Menelai et 511 Agamemnonis notam praefigunt LP, correxit Hermann | *δ'*] Hermann, *γ'* LP | *διά τ' ἔρωτα*] Dobree, *δι' * ἔρωτα* mut. in *γε δι' ἔρωτα* L, *τις δι' ἔρωτα* L^2, *διέρωτα* P, *γε δι' ἔρωτα* P^2 | *γίνεται* LP 510 *ἀλλήλοιν*] Markland, *ἀλλήλων* LP 511 fort. *ἀναγκαίους* 513 *σε* supra v. add. $L^2 P^2$ 515 *ἤν* LP, *εἴ* P^2 | *γ'* addidit $L^1 P^2$ | *ἀποστείλῃς*] Markland, *ἀποστελεῖς* L, *ἀποστελεῖ* P, *ἀποστελεῖς* P^2 | *νιν Ἄργος ἐξαποστείλῃς* Kirchhoff 516 *λήσομεν* LP, *λήσομαι* P^2 520 sq. quos post 517 transponit Kirchhoff, delebat olim Hartung. Cfr. 527 521 *κοὐδέν γε χρηστὸν κτέ.*

ΑΓΑ. ἐκεῖνο δ' οὐ δέδοικας οὕμ' ἐσέρχεται;
ΜΕ. ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμ' ἂν λόγον;
ΑΓΑ. τὸ Σισύφειον σπέρμα πάντ' οἶδεν τάδε.
ΜΕ. οὐκ ἔστ' Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ.
ΑΓΑ. ποικίλος ἀεὶ πέφυκε τοῦ τ' ὄχλου μέτα.
ΜΕ. φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.
ΑΓΑ. οὐκοῦν δόκει νιν στάντ' ἐν Ἀργείοις μέσοις
λέξειν ἃ Κάλχας θέσφατ' ἐξηγήσατο,
κἄμ' ὡς ὑπέστην θῦμα, κᾆτα ψεύδομαι,
Ἀρτέμιδι θύσειν· ὃς ξυναρπάσας στρατόν,
σὲ κἄμ' ἀποκτείναντας Ἀργείους κόρην
σφάξαι κελεύσει. κἂν πρὸς Ἄργος ἐκφύγω,
ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις
συναρπάσουσι καὶ κατασκάψουσι γῆν.
τοιαῦτα τἀμὰ πήματ'. ὦ τάλας ἐγώ,
ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.
ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν
ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε
μάθῃ, πρὶν Ἅιδῃ παῖδ' ἐμὴν προσθῶ λαβών,
ὡς ἐπ' ἐλαχίστοις δακρύοις πράσσω κακῶς.
ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε.

ΧΟ. μάκαρες οἳ μετρίας θεοῦ — stroph.
μετά τε σωφροσύνας μετέ-
σχον λέκτρων Ἀφροδίτας,
γαλανείᾳ χρησάμενοι
μανιάδων οἴστρων, ὅθι δὴ
δίδυμ' Ἔρως ὁ χρυσοκόμας

Canter, κοὐδέν γε χρηστόν, οὗ δὲ χρήσιμον, πικρόν Hermann 522 οὔμ'] Markland, ὅμ' LP, ὅτι μ' L^2 523 ὑπολάβοιμ' ἂν] Markland, ὑπολάβοιμεν LP | ὃ μὴ . . πῶς ἂν ὑπολάβοιμ' ἔπος Heimsoeth 524 εἶδε LP, εἶδεν L^2P^2, οἶδεν P^3 526 τ'] Reiske, γ' LP 528—542 abicit Dindorf (542 delet Monk) 528 οὐκοῦν] σὺ δ' οὖν Hartung | νίν L, νυν P, δὴ superscr. P^3 529 λέξιν P, λέξειν P^3 530 κᾆτ' ἀναίνομαι Gomperz 531 ὃς] οἷς Tyrwhitt 534 τείχεσι LP, τείχεσιν L^2P^3 | κυκλωπείοις L et ει ex ι correcto P 535 ἀνασπάσουσι (vel ἀναρπάσουσι) Markland, fort. ἔμ' ἀντρέψουσι (vel ἀνατρέψουσι) 539 κλυταιμνήστρα LP^2, κλυταιμνήστρας P 543 μάκαρες, superscr. εἰσὶν L 545 λέκτρων] θέλκτρων Nauck 547 μανιάδων] scripsi, μαινόμεν' LP, μαινολῶν Nauck 548 ὁ χρυσοκόμας ἔρως LP, ἔρως ὁ χρυσοκόμας L^2P^2

τόξ' ἐντείνεται χαρίτων,
τὸ μὲν ἐπ' εὐαίωνι πότμῳ,
τὸ δ' ἐπὶ συγχύσει βιοτᾶς.
ἀπενέπω νιν ἁμετέρων,
Κύπρι καλλίστα, θαλάμων.
εἴη δέ μοι μετρία μὲν
χάρις, πόθοι δ' ὅσιοι,
καὶ μετέχοιμι τᾶς Ἀφροδί-
τας, πολλὰν δ' ἀποθείμαν.

διάφοροι δὲ φύσεις βροτῶν, antistr.
διάφοροι δὲ τρόποι· τὸ δ' ὀρ-
θῶς ἐσθλὸν σαφὲς αἰεί·
τροφαὶ θ' αἱ παιδευόμεναι
μέγα φέρουσ' ἐς τὰν ἀρετάν·
τό τε γὰρ αἰδεῖσθαι σοφία,
τάν τ' ἐξαλλάσσουσαν ἔχει
χάριν ὑπὸ γνώμας ἐσορᾶν
τὸ δέον, ἔνθα δόξα φέρει
κλέος ἀγήρατον βιοτᾷ.
μέγα τι θηρεύειν ἀρετάν,
γυναιξὶ μὲν κατὰ Κύπριν
κρυπτάν, ἐν ἀνδράσι δ' αὖ
κόσμος ἔνδον ὁ μυριοπλη-
θὴς μείζω πόλιν αὔξει.

ἔμολες, ὦ Πάρις, ἦτε σύ γε
βουκόλος ἀργενναῖς ἐτράφης
Ἰδαίαις παρὰ μόσχοις,

550 πότμῳ] τύχᾳ Athen. XIII p. 562 E 552 ἀπεν*έπω L, ἀπενέπων P, ἀπενέπω P² 553 * κύπρι, eraso ὦ, LP 557 δ'] Reiske, τ' LP 559 διάφοροι] Hoepfner, διάτροποι LP | τρόποι] Barnes, τρόποις LP | τὸ δ' ὀρθῶς] Musgrave, ὁ δ' ὀρθὸς LP 560 ἀεί P² 561 θ' αἱ] τ' εὖ Nauck | πεδευόμεναι P, παιδευόμεναι P³ 562 ἐς τὰν P, εἰς τὰν L, εἰς (deleto τὰν) P²L² 566 δόξα] Barnes, δόξαν LP 567 βιοτᾷ] Markland, βιοτὰν LP 568 ἀγήραον Ritschl 570 post κρυπτὰν aliquid (γ' vel δ') erasum in P | ἐν δ' ἀνδράσιν LP, ἐν ἀνδράσι δ' L²P² 571 sq. ἔνδον] ἐνὼν Markland, fort. κόσμος ἐνὼν ὁ μυριοπληθῆ (μυριοπληθῆ iam Musgrave) . . αὔξων 573 fort. μέλπεις, ὦ Πάρις, ἥμενος οὗ

βάρβαρα συρίζων, Φρυγίων
αὐλῶν Οὐλύμπου καλάμοις
μιμήματα πνέων.
εὔθηλοι δὲ τρέφοντο βόες,
ὅτι σε κρίσις ἔμηνε θεᾶν,
ἅ σ' Ἑλλάδα πέμπει
ἐλεφαντοδέτων πάροι-
θεν θρόνων, ὃς τᾶς Ἑλένας
ἐν ἀντωποῖς βλεφάροισιν
ἔρωτα δέδωκας,
ἔρωτι δ' αὐτὸς ἐπτοάθης.
ὅθεν ἔρις ἔριν
Ἑλλάδα σὺν δορὶ ναυσί τ' ἄγει
ἐς Τροίας πέργαμα.

ἰὼ ἰώ· μεγάλαι μεγάλων
εὐδαιμονίαι· τὴν τοῦ βασιλέως
ἴδετ' Ἰφιγένειαν ἄνασσαν
τὴν Τυνδαρέου τε Κλυταιμήστραν,
ὡς ἐκ μεγάλων ἐβλαστήκασ'
ἐπί τ' εὐμήκεις ἥκουσι τύχας.
θεοί γ' οἱ κρείσσους οἵ τ' ὀλβοφόροι
τοῖς οὐκ εὐδαίμοσι θνητῶν.

[στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα,
τὴν βασίλειαν δεξώμεθ' ὄχων

577 *Οὐλύμπου*] Heath, *Ὀλύμπου LP* 578 *πνέων LP*², *πλέων P*, *πλέκων P*³, *πνείων* Dindorf 580 *ὅτε* Aldina, *ὅθι* Bothe 581 *ἅ σ' εἰς Ἑλλάδα* Hermann | *ἔμηνε*] (vel *ἔμαινε*) Hermann, *ἔμενε LP* 582 *τῶν ἐλεφαντοδέτων* Hermann | *πάροιθε LP*, *πάροιθεν P*² 583 *θρόνων*] Hermann, *δόμων LP* | *ὃς*] *οὗ* Musgrave, *ὅθι* Weil 584 *βλεφάροις* Hermann 585 *ἔρωτά τ' ἔδωκας* Blomfield 487 in marg. *τὴν ἐριστικὴν Ἑλλάδα· ὥς που καὶ πόλεμον ἔριν ἔφη τὸν ἐριστικόν L* | *ἔρις ἔρις* ed. Hervag. alt. 589 *ἐς* hic *LP* | *ἐς* (*πρὸς* Hermann) *πέργαμα Τροίας* Blomfield 590 chori notam praefixit *L*² 592 *εἴδετ' LP*, *ἴδετ' L*² | *ἄνασσαν*] Bothe, *ἄνασσαν ἐμὴν LP* 593 *Τυνδάρεω* Dindorf | *τε*] Aldina, *γε LP* | *κλυταιμνήστραν LP* 594 *βεβλαστήκασ'* Monk 597 *θνητῶν*] Markland, *θνατῶν LP*, *τῶν θνατῶν L*³*P*² 598—606 delevit Dindorf (602 sq. eiecit etiam Bothe) 599 *τὴν* in lit. *L*², *τήνδε P*, *τὴν P*² | *δεξώμεθ' P*, *δεξ*μεθ' L*, *δεξόμεθ'* et in marg. *διὰ τὸ μέτρον L*² | *ὄχων*] Canter, *ὄχλων LP*

ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν,
ἀγανῶς δὲ χεροῖν μαλακῇ γνώμῃ,
μὴ ταρβήσῃ νεωστί μοι μολὸν
κλεινὸν τέκνον Ἀγαμέμνονος,
μηδὲ θόρυβον μηδ' ἔκπληξιν
ταῖς Ἀργείαις
ξεῖναι ξείναις παρέχωμεν.]

ΚΛΥΤΑΙΜΗΣΤΡΑ.

ὄρνιθα μὲν τόνδ' αἴσιον ποιούμεθα,
τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν·
ἐλπίδα δ' ἔχω τιν' ὡς ἐπ' ἐσθλοῖσιν γάμοις
πάρειμι νυμφαγωγός. ἀλλ' ὀχημάτων
ἔξω πορεύεθ' ἃς φέρω φερνὰς κόρῃ,
καὶ πέμπετ' ἐς μέλαθρον εὐλαβούμενοι.
σὺ δ' ὦ τέκνον μοι λεῖπε πωλικοὺς ὄχους,
ἁβρὸν τιθεῖσα κῶλον ἀσφαλῶς χαμαί.
ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι
δέξασθε καὶ πορεύσατ' ἐξ ὀχημάτων.
καί μοι χερός τις ἐνδότω στηρίγματα,
θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.
[*αἳ δ' ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν·*
φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν·
καὶ παῖδα τόνδε τὸν Ἀγαμέμνονος γόνον
λάζυσθ', Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος.
τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ;
ἔγειρ' ἀδελφῆς ἐφ' ὑμέναιον εὐτυχῶς·
ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν

600 *γαῖαν L P*, *τὴν γαῖαν* L^2 P^2 601 *γνώμῃ*] *ῥώμῃ* Hermann 602 *τὸ νεωστὶ μολὸν* Hermann 603 *κλεινὸν L P*, *τὸ κλεινὸν* L^2 P^2 | *κλεινὸν φίτυμ'* Hermann | *Ἀγαμεμνόνιον* Markland 604 *μὴ δὴ* Heath. Verba *μηδὲ θόρυβον* delet Paley 606 *ξείναισι L*, *ξείναις* L^2, *ξ∗ναις P*, *ξείναις* P^3 609 *ἐσθλοῖσι L P*, *ἐσθλοῖσιν* L^2 614 *ἀσφαλῶς χαμαί*] Hermann, *ἀσθενές θ' ἅμα L P* 615 *νεάνιδές νιν*] Pierson, *νεανίδαισιν L P*, *νεανίδεσσιν* L^2 617 *κἀμοὶ* Hermann 619—626 ante 613 transponit Stadtmueller 619—637 lacunae explendae gratia additos iudicavit Kirchhoff (630 et 635—637 damnaverat Porson, 627—630 Matthiae), 633. 634 excepit Nauck cum Dindorfio, qui 607—632 et 635—639 deleverat, 631. 632 post 634 de Porsoni sententia transpositos excepit cum Matthiaeo Kvičala. Cfr. 626 cum 696 619 *οἳ δ'* Hoepfner 623 *θακεύεις L P*, *καθεύδεις* P^3

λήψῃ, τὸ τῆς Νηρῆδος ἰσόθεον γένος.
ἑξῆς καθίστω δεῦρό μου ποδός, τέκνον,
πρὸς μητέρ', Ἰφιγένεια, μακαρίαν δέ με
ξέναισι ταῖσδε πλησία σταθεῖσα δός,
καὶ δεῦρο δὴ πατέρα πρόσειπε σὸν φίλον.]
ΙΦ. ὦ μῆτερ, ὑποδραμοῦσά σ'· ὀργισθῇς δὲ μή·
πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.
ΚΛ. ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,
ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.
[ΙΦ. ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρν', ὦ πάτερ,
ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου·
ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή.]
ΚΛ. ἀλλ', ὦ τέκνον, χρή· φιλοπάτωρ δ' ἀεί ποτ' εἶ
μάλιστα παίδων τῷδ' ὅσους ἐγὼ 'τεκον.
ΙΦ. ὦ πάτερ, ἐσεῖδόν σ' ἀσμένη πολλῷ χρόνῳ.
ΑΓΑ. καὶ γὰρ πατὴρ σέ· τόδ' ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.
ΙΦ. χαῖρ'· εὖ δέ μ' ἀγαγὼν πρὸς σ' ἐποίησας, πάτερ.
ΑΓΑ. οὐκ οἶδ' ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.
ΙΦ. ἔα·
ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μ' ἰδών.
ΑΓΑ. πόλλ' ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει.
ΙΦ. παρ' ἐμοὶ γενοῦ νῦν, μὴ 'πὶ φροντίδας τρέπου.
ΑΓΑ. ἀλλ' εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.
ΙΦ. μέθες νυν ὀφρὺν ὄμμα τ' ἔκτεινον φίλον.
ΑΓΑ. ἰδού, γέγηθά σ' ὡς γέγηθ' ὁρῶν, τέκνον.

626 τῆς Νηρῆδος] Aemilius Portus, νηρηῖδος L, νηρηίδος P, νηρῄδος P^2, θεᾶς Νηρῆδος Gaisford 627 καθίστω] Markland, κάθησο LP | δεῦρ' ἐμοῦ Hennig 629 δός] θές Camper 631 σ' LP, γ' L^2P^2 632 πρὸς στέρνα] στέρνοισι Heimsoeth | προσβαλῶ Porson 633 ἀγαμέμνων (ω in ras. scr. m. 3 ut videtur) L 636 περιβαλεῖν Porson 637 δὴ supra v. add. L^2P^2 | ὀργισθεὶς P, ὀργισθῇς P^3 638 Agamemnonis notam praefigunt LP, correxit Porson | χρὴ LP, χρῶ P^2 639 τῷδ'] Bothe, τῶνδ' LP | τέκον LP^3, τέκνον P 642 προσεποίησας P, corr. P^2 644—677 lineolas praefigunt LP, quas in notas mutavit P^2 644 βλέπεις μ' P | ἕκηλον] Blomfield, εὔκηλον LP 645 στρατηλάτει LP, ει rescr., non corr. L^2, στρατηλάτῃ P^3 646 παρ ἐμοῦ (παρ' del. et πρὸς superscr. m. 2) P | μὴ] Barnes, καὶ μὴ LP | φροντίδας LP^3, φροντίδα, ut videtur, P (fort. φροντίδ' ἐκτρέπου) 647 εἶμι LP, εἰμί P^2 648 νῦν L, νυν P, superscr. δὴ P^2 649 γέγηθά σ' ὡς γέγηθ'] Musgrave (γέγηθά γ' ὡς γέγηθά σ' Markland), γέγηθ' ἕως γέγηθα σ' LP

ΙΦ. κἄπειτα λείβεις δάκρυ᾽ ἀπ᾽ ὀμμάτων σέθεν;
ΑΓΑ. μακρὰ γὰρ ἡμῖν ἡ ᾽πιοῦσ᾽ ἀπουσία.
ΙΦ. οὐκ οἶδ᾽ ὅ τι φής, οὐκ οἶδα, φίλτατ᾽ ἐμοὶ πάτερ.
ΑΓΑ. συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μ᾽ ἄγεις.
ΙΦ. ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γ᾽ εὐφρανῶ.
ΑΓΑ. παπαῖ. τὸ σιγᾶν οὐ σθένω· σὲ δ᾽ ᾔνεσα.
ΙΦ. μέν᾽, ὦ πάτερ, κατ᾽ οἶκον ἐπὶ τέκνοις σέθεν.
ΑΓΑ. θέλω γε· τὸ θέλειν δ᾽ οὐκ ἔχων ἀλγύνομαι.
ΙΦ. ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.
ΑΓΑ. ἄλλους ὀλεῖ πρόσθ᾽ ἁμὲ διολέσαντ᾽ ἔχει.
ΙΦ. ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.
ΑΓΑ. καὶ νῦν γέ μ᾽ ἴσχει δή τι μὴ στέλλειν στρατόν.
ΙΦ. ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;
ΑΓΑ. οὗ μήποτ᾽ οἰκεῖν ὤφελ᾽ ὁ Πριάμου Πάρις.
ΙΦ. μακρὰν ἀπαρεῖς, ὦ πάτερ, λιπὼν ἐμέ.
ΑΓΑ. ἐς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί.
ΙΦ. φεῦ·
εἴθ᾽ ἦν καλόν μοι σοί τ᾽ ἄγειν σύμπλουν ἐμέ.
ΑΓΑ. ἔτ᾽ ἔστι καὶ σοὶ πλοῦς, ἵνα μνήσῃ πατρός.
ΙΦ. σὺν μητρὶ πλεύσασ᾽ ἢ μόνη πορεύσομαι;
ΑΓΑ. μόνη, μονωθεῖσ᾽ ἀπὸ πατρὸς καὶ μητέρος.
ΙΦ. οὔ πού μ᾽ ἐς ἄλλα δώματ᾽ οἰκίζεις, πάτερ;
ΑΓΑ. ἔασον. οὐ χρὴ τοιάδ᾽ εἰδέναι κόρας.
ΙΦ. σπεῦδ᾽ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.
ΑΓΑ. θῦσαί με θυσίαν πρῶτα δεῖ τιν᾽ ἐνθάδε.

652—657 suspecti (652—655 delet Dindorf, 651 sq. England) 652 ὃ φής Heath | ἐμοὶ] ὦ Markland 653 μᾶλλόν μ᾽ εἰς οἶκτον ἄγεις *P*, corr. *P*[2] 654 νῦν *L*, μέν *P*, μέν γ᾽ *P*[2] 656 σέθεν] πάτερ Hermann 657 θέλω, τὸ δὲ θέλειν οὐκ Scaliger | τὸ τελεῖν Markland | fort. θέλω· τὸ δ᾽ ἔργον οὐκ ἔχων ἀναίνομαι 659 πρόσθ᾽ ἅμε *P*, πρόσθεν ἅμε *LP*[2] 660 ἀπῆσθα *LP*[3], ἀπῆλθα *P* 661 γ᾽ ἔμ᾽ *LP* 662 ποῦ τοὺς] ποῦ γῆς Elmsley, fort. ποῦ καὶ | ᾠκίσθαι] Porson, ᾠκῆσθαι *LP* 664 μακρὰν *LP*, μακράν γ᾽ *L*[2] | ἀπαρεῖς] scripsi, ἀπαίρεις *LP* 665 sq. delet Paley 665 σύ θ᾽ post θύγατερ add. *L*[3], superscr. *P*[2], fort. ἐς ταὐτόν, ὦ παῖ, φροντίδων ἥκεις πατρί 666 εἴθ᾽ *LP*[2], εἶσθ᾽ ut vid. *P* 667 ἔτ᾽ ἔστι] Porson, αἰτεῖς τί; *LP* | πλοῦς] superscr. ἔσται *P*[2] | ἵναμνήσῃ *LP*, superscr. ὑπο *L*[2], ἵν᾽ εὖ μνήσῃ Burges 669 μονοθεῖσ *P*, corr. *P*[3] 670 οὔ· ποῦ μ᾽ εἰς *L*, εἰς in ἐς corr. L[2], οὗ ποῦ μ᾽ εἰς *P*, ἦ που μ᾽ ἐς *P*[2] | fort. οἰκιεῖς 671 ἔασον] Blomfield, ἔα νε *LP*, ἔα γέ τ᾽ *P*[2] | τοιάδ᾽] Markland, τοι τάδ᾽ *LP*

ΙΦ. ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γ' εὐσεβὲς σκοπεῖν.
ΑΓΑ. εἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας.
ΙΦ. στήσομεν ἄρ' ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς.
ΑΓΑ. ζηλῶ σὲ μᾶλλον ἢ 'μὲ τοῦ μηδὲν φρονεῖν.
χώρει δὲ μελάθρων ἐντός· ὀφθῆναι κόραις
πικρόν· φίλημα δοῦσα δεξιάν τέ μοι,
μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.
ὦ στέρνα καὶ παρῆδες, ὦ ξανθαὶ κόμαι,
ὡς ἄχθος ἡμῖν ἐγένεθ' ἡ Φρυγῶν πόλις
Ἑλένη τε· παύω τοὺς λόγους· ταχεῖα γὰρ
νοτὶς διαίνει μ' ὀμμάτων ψαύσαντά σου.
ἴθ' ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,
Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,
μέλλων Ἀχιλλεῖ θυγατέρ' ἐκδώσειν ἐμήν.
ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλ' ὅμως
δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις
παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ.
ΚΛ. οὐχ ὧδ' ἀσύνετός εἰμι, πείσεσθαι δέ με
καὐτὴν δόκει τάδ', ὥστε μή σε νουθετεῖν,
ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην·
ἀλλ' ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχνανεῖ.
τοὔνομα μὲν οὖν παῖδ' οἶδ' ὅτῳ κατῄνεσας,
γένους δὲ ποίου χὠπόθεν, μαθεῖν θέλω.
ΑΓΑ. Αἴγινα θυγάτηρ ἐγένετ' Ἀσωποῦ πατρός.
ΚΛ. ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς;
ΑΓΑ. Ζεύς· Αἰακὸν δ' ἔφυσεν, Οἰνώνης πρόμον.
ΚΛ. τὰ δ' Αἰακοῦ παῖς τίς κατέσχε δώματα;
ΑΓΑ. Πηλεύς· ὁ Πηλεὺς δ' ἔσχε Νηρέως κόρην.
ΚΛ. θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών;

674 *τό γ' L*, *τόδ' P* | *εὐσεβὲς*] fort. *αἴσιον* 675 *ἑστήξει P*, *ει* in *η* corr. m. 1 vel 3, *ἑστήξεις* Elmsley 677 *ἤ με LP*, *ἢ 'μὲ* P^2 678 sq. *ἐντὸς ὀφθῆναι κόραις, πικρὸν* vulgo, correxit England 679 *τέ μοι*] Matthiae, *τ' ἐμοὶ LP* 680 delet England 681 *παρηίδες LP* (*σ* i. e. *συνίζησις* superscr. L^2) 682 *ὑμῖν* Musgrave 684 *διαίνει*] Herwerden, *διώκει LP* 685 *τόδε* England 686 *ἄταν P*, *ἄγαν* P^3 688 fort. *μακάριοι* 694 *συνισχνανεῖ* anonymus (*συνισχανεῖ* Heath), *συνανίσχει LP*, *συνανίσχεται* L^2, *συνισχάνει* P^2 696 *δ' ὁποίου* Porson 697 *ἐγένατ' P* 700 *τὰ*] Elmsley, *τοῦ LP* 701—738 lineolae praefixae in *LP* 702 *θεοῦ*] *τίνος* Elmsley, fort. *πατρὸς* | *θεὸν λαβών*; Porson, fort. *θεὰν ἀνήρ*;

ΑΓΑ. Ζεὺς ἠγγύησε καὶ δίδωσ' ὁ κύριος.
ΚΛ. γαμεῖ δὲ ποῦ νιν; ἢ κατ' οἶδμα πόντιον;
ΑΓΑ. Χείρων ἵν' οἰκεῖ σεμνὰ Πηλίου βάθρα.
ΚΛ. οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;
ΑΓΑ. ἐνταῦθ' ἔδαισαν Πηλέως γάμους θεοί.
ΚΛ. Θέτις δ' ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα;
ΑΓΑ. Χείρων, ἵν' ἤθη μὴ μάθοι κακῶν βροτῶν.
ΚΛ. φεῦ·
σοφός γ' ὁ θρέψας χὠ διδοὺς σοφώτερος.
ΑΓΑ. τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.
ΚΛ. οὐ μεμπτός. οἰκεῖ δ' ἄστυ ποῖον Ἑλλάδος;
ΑΓΑ. Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.
ΚΛ. ἐκεῖσ' ἀπάξει σὴν ἐμήν τε παρθένον;
ΑΓΑ. κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.
ΚΛ. ἀλλ' εὐτυχοίτην. τίνι δ' ἐν ἡμέρᾳ γαμεῖ;
ΑΓΑ. ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.
ΚΛ. προτέλεια δ' ἤδη παιδὸς ἔσφαξας θεᾷ;
ΑΓΑ. μέλλω· 'πὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.
ΚΛ. κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;
ΑΓΑ. θύσας γε θύμαθ' ἁμὲ χρὴ θῦσαι θεοῖς.
ΚΛ. ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;
ΑΓΑ. ἐνθάδε παρ' εὐπρύμνοισιν Ἀργείων πλάταις.
ΚΛ. κάλῳς ἐν ἀγκύραις τε· συνενέγκοι δ' ὅμως.
ΑΓΑ. οἶσθ' οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι.
ΚΛ. τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.
ΑΓΑ. ἡμεῖς μὲν ἐνθάδ', οὗπέρ ἐσθ' ὁ νυμφίος,
ΚΛ. μητρὸς τί χωρὶς δράσεθ', ἁμὲ δρᾶν χρεών;

703 fort. *κἀκδίδωσ'* 704 *ἢ* *LP* 705 *Πηλίου*] Canter, *πηλείου* *LP* 706 *ᾠκίσθαι*] Porson, *οἰκεῖσθαι* *LP* 709 *μάθοι*] Musgrave, *μάθῃ* *LP* 710 *σοφωτέροις* Musgrave 716 *εὐτυχοίτην*] Aemilius Portus, *εὐτυχείτην* *LP* 717 *εὐτυχὴς*] *ἐντελὴς* Musgrave, fort. *εὐτυκὴς*. Cfr. Hes. *εὐτυκές· εὐποίητον* 719 *μέλλω ἐπὶ* (*γ'* supra inseruit m. 3) *P* 720 *εἰσύστερον* *LP*, *ἐσύστερον* $L^2 P^2$ 721 *ἁμὲ χρὴ*] Porson, *ἅ μ' ἐχρῆν* *LP*, *ἅπερ μ' ἐρχῆν* $L^3 P^2$ 722 *δαίσομεν* Nauck 724 *κάλῳς ἐν ἀγκύραις*] A. Palmer, *καλῶς* (*καλῶς δ'* *P*) *ἀναγκαίως* *LP* *συνενέγκοι*] L. Dindorf, *συνένεγκαι* *LP* 726 *πείθεσθαι* (*αι* in ras. scr. m. 3) *L* | *εἴθισμαι* *LP*, *εἴθισμ' ἐκ* L^2, *εἴθισμαι 'κ* Porson | *εἰθίσμεσθά σοι* Hermann, *εἴθισμαι πόσει* Hartung 727 bis scriptus est in *P*, alterum delevit P^3 728 *ἅμε* *L*, *ἄν με* *P*, *ἃ με* P^2, *ἁμὲ* Markland, *ὧν με* Reiske

ΑΓΑ. ἐκδώσομεν σὴν παῖδα Δαναΐδῶν μέτα.
ΚΛ. ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;
ΑΓΑ. χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.
ΚΛ. λιποῦσα παῖδα; τίς δ' ἀνασχήσει φλόγα;
ΑΓΑ. ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.
ΚΛ. οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλ' ἡγητέα.
ΑΓΑ. οὐ καλὸν ἐν ὄχλῳ σ' ἐξομιλεῖσθαι στρατοῦ.
ΚΛ. καλὸν τεκοῦσαν τἀμά γ' ἐκδοῦναι τέκνα.
ΑΓΑ. καὶ τάς γ' ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας.
ΚΛ. ἐχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.
ΑΓΑ. πιθοῦ. ΚΛ. μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.
ἐλθὼν δὲ τἄξω πρᾶσσε, τὰν δόμοις δ' ἐγώ,
[ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις.]
ΑΓΑ. οἴμοι· μάτην ᾖξ', ἐλπίδος δ' ἀπεσφάλην,
ἐξ ὀμμάτων δάμαρτ' ἀποστεῖλαι θέλων.
σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις
τέχνας πορίζω, πανταχῇ νικώμενος.
[ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ
κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δ' οὐκ εὐτυχές,
ἐξιστορήσων εἶμι, μόχθον Ἑλλάδος.]
χρὴ δ' ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν
γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.

ΧΟ. ἥξει δὴ Σιμόεντα καὶ stroph.
δίνας ἀργυροειδεῖς
ἄγυρις Ἑλλάνων στρατιᾶς
ἀνά τε ναυσὶν καὶ σὺν ὅπλοις
Ἴλιον ἐς τὸ Τροίας
Φοιβήιον δάπεδον,

731 ἄργους *P*, ἄργος P^2 | παρθένων Herwerden 734 οὐδὲ φαῦλ' ἡγητέα] Tucker, σὺ δὲ φαῦλ' ἡγῇ τάδε *LP* 736 τἀμά μ' Markland 738 ἐχυροῖσι] scripsi, ὀχυροῖσι *LP* 739 μὰ, superscr. οὔ, *L* | fort. θεόν. Cfr. Tro. 23 740 δὲ *P*, γε L^2 (γ in ras., fuerat sine dubio δὲ) 741 delevit Monk 742 οἴμοι, μάτην ᾖξ'] μάτην ἐτόξευσ' Burges, malim οἴμοι, | μάτην ἐτόξευσ' 746—748 delevit Monk 747 κοινῇ delevit L^2 | φίλον *LP*, φίλον γ' L^2P^2 748 ἐξιστορήσων (ι ex ε correctum videtur, στ in lit. a m. 3) *LP* | μόχθων *P*, μόχθον P^3 750 τρέφειν] γαμεῖν Hermann 754 ἀνὰ *L*, σὺν superscr. L^2 | ναυσὶ *L* 755 εἰς *LP*, ἐς P^2 | ἐς τὸ] ἔς τε Bothe

τὰν Κασάνδραν ἵν' ἀκούω
ῥίπτειν ξανθοὺς πλοκάμους
χλωροκόμῳ στεφάνῳ δάφνας
κοσμηθεῖσαν, ὅταν θεοῦ
μαντόσυνοι πνεύσωσ' ἀνάγκαι.

στάσονται δ' ἐπὶ περγάμων antistr.
Τροίας ἀμφί τε τείχη
Τρῶες, ὅταν χάλκασπις Ἄρης
πόντιος εὐπρῴροιο πλάτας
εἰρεσίᾳ πελάζῃ
Σιμουντίοις ὀχετοῖς,
τὰν τῶν ἐν αἰθέρι δισσῶν
Διοσκούρων Ἑλέναν
ἐκ Πριάμου κομίσαι θέλων
ἐς γᾶν Ἑλλάδα δοριπόνοις
ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν.

[Πέργαμον δὲ Φρυγῶν πόλιν
λαΐνους περὶ πύργους
κυκλώσας Ἄρει φονίῳ,
λαιμοτόμους κεφαλὰς
σπάσας, πόλισμα Τροίας
πέρσας κατάκρας πόλιν,
θήσει κόρας πολυκλαύστους
δάμαρτά τε Πριάμου.
ἁ δὲ Διὸς Ἑλένα κόρα
πολύκλαυτος ἐσεῖται

759 *χλωροκόμου* Fritzsche 760 *κοσμηθεῖσαν* (*ει* ex *η* fecit m. 1 vel 3) *P* 761 *παντόσυνοι P* | *πνεύσωσ' L*, sed *σ'* in ras. scr. L^2 | *πνεύσωσιν αὖραι* F. Gu. Schmidt 763 *τείχη ει* ex *υ* facto *L* | *Τρῶες*] *Φρύγες* Hermann 765 *πόντιος*] *ἅλιος* Hermann, *πάνοπλος* Stadtmueller | *εὐπρῴροιο*] scripsi, *εὐπρώροισ* L*, *εὐπρώροισι P* | *πλάτας*] scripsi, *πλάταις LP* 767 *σιμουντείοις L* 771 *δοριπόνων* Kirchhoff 773—783 delevit Hartung (781—783 damnavit Monk, 780—783 Hermann, 776—783 *λαιμοτόμους . . προλιποῦσα* eiecit Kirchhoff) 774 *λαίνους* (scripto *αι* super *ν* et in marg. *ὅρα* m. 2) *L* 775 *ἄρει* (*ει* rescr. vel ex *ω* corr. m. 2) *L* | *φονίω LP*, *φοινίω* P^2 | *Ἄρης φόνιος* Markland 776 *λαιμοτόμους LP*, *ο* ante *τ* in *η* mut. P^2 777 *σπάσας*] fort. *δαΐξας* 779 *ὅρα* praefixit P^3 | *πολυκλαύτους* Aldina 782 *πολύκλαυστος L*, *σ* erasit L^2

πόσιν προλιποῦσα.] μήτ' ἐμοὶ
μήτ' ἐμοῖσι τέκνων τέκνοις
ἐλπὶς ἅδε ποτ' ἔλθοι,
οἵαν αἱ πολύχρυσοι
Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι
στήσουσι παρ' ἱστοῖς
μυθεῦσαι τάδ' ἐς ἀλλήλας·
τίς ἄρα μ' εὐπλοκάμου κόμας
ῥῦμα δακρυόεν τανύσας
πατρίδος ὀλλυμένας ἀπολωτιεῖ;
διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον,
εἰ δὴ φάτις ἔτυμος,
ὡς ἔκυεν Λήδα
ὄρνιθι πταμένῳ
Διὸς ὅτ' ἀλλάχθη δέμας,
εἴτ' ἐν δέλτοις Πιερίσιν
μῦθοι τάδ' ἐς ἀνθρώπους
ἤνεγκαν παρὰ καιρὸν ἄλλως.

ΑΧΙΛΛΕΥΣ.

ποῦ τῶν Ἀχαιῶν ἐνθάδ' ὁ στρατηλάτης;
τίς ἂν φράσειε προσπόλων τὸν Πηλέως
ζητοῦντά νιν ταῖσδ' ἐν πύλαις Ἀχιλλέα;
οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας.
οἳ μὲν γὰρ ἡμῶν ὄντες ἄζυγες γάμων
οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε
θάσσουσ' ἐπ' ἀκταῖς, οἳ δ' ἔχοντες εὔνιδας

783 sq. ἐμοὶ μήτ' (malim μηδ') ἐμοῖσι τέκνοις (verbis μήτ' et τέκνων deletis) olim Hermann 784 τέκνοις (ιν super σ add. vel rescr. m. 2) *L* 788 sq. fort. μυθεύουσι παρ' ἱστοῖς (ceteris deletis) 790 ὅρα praefixit *P*³ | εὐπλοκάμου] Musgrave, εὐπλοκάμους *LP* 791 ῥῦμα] Hermann, ἔρυμα *LP* | δακρυόεν τανύσας *LP*, δακρυόεντ' ἀνύσας *P*² 792 ὀλλυμένας] Erfurdt, οὐλομένας *LP*, ὀλομένας Monk 793 γονὰν Bothe 795 ἔκυεν] Sitzler, ἔτυχε *L*, ἔτυχεν *L*²*P* 796 ὄρνιθι πταμένῳ] Markland, ὄρνιθ' ἱπταμένω *LP*, fortasse πλαθεῖσα πταμένῳ (πλαθεῖσ' ὄρνιθι πταμένῳ Monk, μιχθεῖσα πταμένῳ England) 797 ἠλλάχθη Monk 798 πιερίσι *L*, πιεροῖσι mut. in πιερίσι *P* 801 ποῦ] οὐ F. Gu. Schmidt, fort. εἰ τῶν Ἀχαιῶν ἔνδον ὁ στρατηλάτης 802 τῶν *LP*, τὸν *L*²*P*² 803 ταῖσδ'] F. Gu. Schmidt, παῖδ' *LP* 804 εὐρίπου *P* | πέλας] Barnes, πύλας *LP* 806 ἐρίμους *P*, ἐρήμους *P*² 807 ἀκταῖς] Markland, ἀκτὰς *LP*

καὶ παῖδας· οὕτω δεινὸς ἐμπέπτωκ' ἔρως
τῆσδε στρατείας Ἑλλάδ' οὐκ ἄνευ θεῶν.
τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρεών,
ἄλλος δ' ὁ χρῄζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει.
γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα
μένω 'πὶ λεπταῖς ταισίδ' Εὐρίπου πνοαῖς,
Μυρμιδόνας ἴσχων· οἳ δ' ἀεὶ προσκείμενοι
λέγουσ'· Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνον
ἔτ' ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στόλον;
δρᾶ δ', εἴ τι δράσεις, ἢ ἄπαγ' οἴκαδε στρατόν,
τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ.

ὦ παῖ θεᾶς Νηρῆδος, ἔνδοθεν λόγων
τῶν σῶν ἀκούσασ' ἐξέβην πρὸ δωμάτων.
ΑΧ. *ὦ πότνι' αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ*
γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην;
ΚΛ. *οὐ θαῦμά σ' ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος*
προσῆκες· αἰνῶ δ' ὅτι σέβεις τὸ σωφρονεῖν.
ΑΧ. *τίς δ' εἶ; τί δ' ἦλθες Δαναΐδων ἐς σύλλογον,*
γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους;
ΚΛ. *Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι*
ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ.
ΑΧ. *καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια.*
αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.

808 *καὶ παῖδας*] Musgrave, *ἄπαιδες LP* 809 *Ἑλλάδ'*] Scaliger, *Ἑλλάδι γ' PL*, sed literas *ι γ'* in ras. scr. L^2 | *στρατείας οὐκ ἄνευ θεῶν τινος* Elmsley 812 *φαρσάλιον LP*, *φάρσαλον* P^2 | post hunc v. in *P* in fine columnae tres lineae vacuae, quas rubricator rubras reddidit 812—818 suspecti (810—818 delet Conington). Cfr. 10 sq. 813 *ταισίδ'*] Blomfield, *ταῖσδε γ' LP* | *εὐρίππου LP*, *εὐρίπου* L^2 814 *οἳ δ'*] Monk, *οἵ μ' LP* 815 *πόσον*] ut est in libro Cantabr., Monk, *ποῖον LP* 816 *ἰλίου LP*, *ἴλιον* L^2P^2 | *τὸν Ἰλίου στόλον* England, fort. *ἐκμετρεῖν χρὴ τὸν πρὸς Ἴλιον στόλον* 817 *δρᾶ δ'*] Fix, *δρᾶ LP*, *δρᾶ γ'* P^2 | *ἄπαγ' LP*, *"παγ'* P^2 818 *μελλήματα LP*, *μελήματα* P^2 819 *νηρηΐδος LP*, *νηρῇδος* L^2, *νηρῇδος* P^2 823—853 lineolae praefixae in *L* 823 sq. *οἷς μὴ πάρος προσῆκες· αἰνῶ*] Nauck, *οὓς μὴ πάρος προσέβης·* (*ἂν* superscr.) *αἰνῶ L* (*ἂν* superscr. L^2), *οὓς μὴ πάρος προσέβης ἂν αἰνῶ P*, *γρ. κατεῖδες* super *προσέβης* scr. et *ἂν* delevit P^2 825 *τίς εἶ* Bothe 826 *ἀσπίσι L*, *ἀσπίσιν* L^2 827 *κλυταιμνήστρα LP* 828 *μοι 'στιν LP* 829 *κἂν βραχεῖ* Paley

ΚΛ. μεῖνον· τί φεύγεις; δεξιάν τ' ἐμῇ χερὶ
σύναψον, ἀρχὴν μακαρίων νυμφευμάτων.
ΑΧ. τί φής; ἐγώ σοι δεξιάν; αἰδοίμεθ' ἂν
Ἀγαμέμνον', εἰ ψαύοιμεν ὧν μή μοι θέμις.
ΚΛ. θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς
παῖδ', ὦ θεᾶς παῖ ποντίας Νηρηίδος.
ΑΧ. ποίους γάμους φής; ἀφασία μ' ἔχει, γύναι,
εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον.
ΚΛ. πᾶσιν τόδ' ἐμπέφυκεν, αἰδεῖσθαι φίλους
καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένους.
ΑΧ. οὐπώποτ' ἐμνήστευσα παῖδα σήν, γύναι,
οὐδ' ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων.
ΚΛ. τί δῆτ' ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺς
θαύμαζ'· ἐμοὶ γὰρ θαύματ' ἐστὶ τὰ παρὰ σοῦ.
ΑΧ. εἴκαζε· κοινόν ἐστιν εἰκάζειν τάδε·
ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως.
ΚΛ. ἀλλ' ἦ πέπονθα δεινά; μνηστεύω γάμους
οὐκ ὄντας, ὡς εἴξασιν· αἰδοῦμαι τάδε.
ΑΧ. ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις.
ἀλλ' ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε.
ΚΛ. χαῖρ'· οὐ γὰρ ὀρθοῖς ὄμμασίν σ' ἔτ' εἰσορῶ,
ψευδὴς γενομένη καὶ παθοῦσ' ἀνάξια.
ΑΧ. καὶ σοὶ τόδ' ἐστὶν ἐξ ἐμοῦ· πόσιν δὲ σὸν
στείχω ματεύσων τῶνδε δωμάτων ἔσω.

ΠΡΕΣΒΥΤΗΣ.

ὦ ξέν', Αἰακοῦ γένεθλον, μεῖνον, ὦ σέ τοι λέγω,
τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.
ΑΧ. τίς ὁ καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ.

831 *μεῖνον*] Valckenaer, *δεινὸν LP* | *τ'*] Markland, *γ' LP* 832 *μακαρίων*] Markland, *μακαρίαν LP* 833 *αἰδούμεθ' P* 834 *ψαύοιμεν* * (eras. *ἂν* ut vid.) *P*, *ψαύοιμεν ἂν L* 835 *γαμοῖς LP*, *γαμεῖς* P^3 837 *φής*] Barnes, *ἔφησθ' LP* 839 *πᾶσι L*, *πᾶσιν* L^2 840 *μεμνημένους*] ed. Commeliniana, *μεμνημένοις LP* 844 *θαύματ' ἐστὶ τἀπὸ σοῦ* Dobree, fort. *θαύματ' ὧν κλύω σέθεν* 846 *γὰρ ἐψευδόμεθα* apogr. Paris. | fort. *γὰρ ἐψευδόμεθα τῶν λόγων* 847 *ἢ LP* 848 *εἴξασιν*, superscr. *ἐοίκασιν*, *L* | *τάδε*] fort. *τόδε* 850 *ἀμελεία LP*, *ἀμελίᾳ*, superscr. *ἰωνικῶς διὰ τὸ μέτρον*, P^2 851 *ὄμμασιν ἔτ' LP*, *ὄμμασίν σ' ἔτ'* P^3 855 sqq. *θεράπων LP*, *πρεσβύτης* Markland 856 *ὦ*] Markland, *ὡς LP* | fort. *μείνατ'*. Cfr. 864 857 fort. *τεταρβηκὸς βλέ-*

ΠΡ. δοῦλος, οὐχ ἁβρύνομαι τῷδ'· ἡ τύχη γάρ μ' οὐκ ἐᾷ.
ΑΧ. τίνος; ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ κἀγαμέμνονος.
ΠΡ. τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός.
ΑΧ. ἕσταμεν· φράζ', εἴ τι χρῄζεις, ὧν μ' ἐπέσχες εἵνεκα.
ΠΡ. ἦ μόνω παρόντε δῆτα ταῖσδ' ἐφέστατον πύλαις;
ΑΧ. ὡς μόνοιν λέγοις ἄν, ἔξω δ' ἐλθὲ βασιλικῶν δόμων.
ΠΡ. ὦ τύχη πρόνοιά θ' ἡμή, σώσαθ' οὓς ἐγὼ θέλω.
ΑΧ. ὁ λόγος ἐς μέλλοντ' ἂν ὤσῃ χρόνον· ἔχει δ' ὄγκον τινά.
ΠΡ. . . . .
ΚΛ. δεξιᾶς ἕκατι μὴ μέλλ', εἴ τί μοι χρῄζεις λέγειν.
ΠΡ. οἶσθα δῆτά μ' ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν;
ΚΛ. οἶδά σ' ὄντ' ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν.
ΠΡ. χὤτι μ' ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ;
ΚΛ. ἦλθες εἰς Ἄργος μεθ' ἡμῶν κἀμὸς ἦσθ' ἀεί ποτε.
ΠΡ. ὧδ' ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δ' ἧσσον πόσει.
ΚΛ. ἐκκάλυπτε νῦν ποθ' ἡμῖν οὕστινας λέγεις λόγους.
ΠΡ. παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτενεῖν.
ΚΛ. πῶς; ἀπέπτυσ', ὦ γεραιέ, μῦθον· οὐ γὰρ εὖ φρονεῖς.
ΠΡ. φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην.
ΚΛ. ὦ τάλαιν' ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις;
ΠΡ. ἀρτίφρων, πλὴν ἔς σε καὶ σὴν παῖδα· τοῦτο δ' οὐ φρονεῖ.
ΚΛ. ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων;
ΠΡ. θέσφαθ', ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός.
ΚΛ. ποῖ; τάλαιν' ἐγώ, τάλαινα δ' ἣν πατὴρ μέλλει κτενεῖν.
ΠΡ. Δαρδάνου πρὸς δώμαθ', Ἑλένην Μενέλεως ὅπως λάβῃ.

857. Cfr. Alc. 773 858 τῷδ', superscr. ὁ, L βρενθύομαι τῷδ' F. Gu. Schmidt | γὰρ οὐκ ἐᾷ apogr. Paris., γὰρ οἰστέα F. Gu. Schmidt 860 τῆσδε τῆς L, τῶνδε τῶν P 861 οὕνεκα LP 862—865 lineolae praefixae in LP 862 παρόντε] Bothe, πάροιθεν LP | ταῖσδ' L, παῖ*δ' (σ erasum) P 863 μόνοιν] Markland, μόνοις LP | βασιλικῶν] Matthiae, βασιλείων LP 864 σώσαθ'] Musgrave, σώσασ' L, σώσας P, σῶσον P^3 865 μέλλοντ' ἀνοίσει Markland, μέλλοντ' ἄνεισι Vitelli | χρόνον] fort. λόγον Post 865 versum senis excidisse monuit Walter 866 μέλ' LP, μέλλ' L^2 867 δῆτά μ'] Porson, δῆθ' LP, δῆτα γ' L^2P^2 | δῆτα, πιστὸς ὡς σοὶ F. Gu. Schmidt 868 παλαιὸν] Aldina, παλαιῶν LP 869 χ' ὥ τι μ' ἐν ταῖς L, sed τι μ' ἐν ταῖς in lit. scr. L^2, χ' ὅτι με ταῖς P, χ' ὅτι δή με ταῖς P^2 | σαῖς LP, σαῖσι L^2 870—896 lineolae praefixae pro personis in LP 870 ἐς LP, εἰς L^2 | καὶ ἐμὸς L, κἀμὸς L^2, καὶ ἐμοὶ P 872 νῦν, superscr. δὴ, L | λέγεις] στέγεις F. Gu. Schmidt 873 κτενεῖν] Elmsley, κτανεῖν LP 876 ἄρα LP 880 κτενεῖν] Elmsley, κτανεῖν LP 881 λάβοι LP, λάβῃ P^2

ΚΛ. εἰς ἄρ' Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος;
ΠΡ. πάντ' ἔχεις· Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ.
ΚΛ. ὁ δὲ γάμος τίν' εἶχε πρόφασιν, ᾧ μ' ἐκόμισεν ἐκ δόμων;
ΠΡ. ἵν' ἀγάγοις χαίρουσ' Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν.
ΚΛ. ὦ θύγατερ, ἥκεις ἐπ' ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν.
ΠΡ. οἰκτρὰ πάσχετον δύ' οὖσαι· δεινὰ δ' Ἀγαμέμνων ἔτλη.
ΚΛ. οἴχομαι τάλαινα, δακρύων νάματ' οὐκέτι στέγω.
ΠΡ. εἴπερ ἀλγεινὸν τὸ τέκνων στερομένην δακρυρροεῖν.
ΚΛ. σὺ δὲ τάδ', ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος;
ΠΡ. δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.
ΚΛ. οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδ' ἄγειν θανουμένην;
ΠΡ. μὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότ' εὖ.
ΚΛ. κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;
ΠΡ. Μενέλεως ἀφείλεθ' ἡμᾶς. ὃς κακῶν τῶνδ' αἴτιος.
ΚΛ. ὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε;
ΑΧ. ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δ' ἐμὸν οὐ φαύλως φέρω.
ΚΛ. παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.
[ΑΧ. μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω.
ΚΛ.] οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ,
θνητὸς ἐκ θεᾶς γεγῶτα· τί γὰρ ἐγὼ σεμνύνομαι;
ἐπὶ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι;
ἀλλ' ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τ' ἐμῇ δυσπραξίᾳ
τῇ τε λεχθείσῃ δάμαρτι σῇ, μάτην μέν, ἀλλ' ὅμως.
σοὶ καταστέψασ' ἐγώ νιν ἦγον ὡς γαμουμένην,
νῦν δ' ἐπὶ σφαγὰς κομίζω· σοὶ δ' ὄνειδος ἵξεται,
ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,
ἀλλ' ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.
πρὸς γενειάδος, πρὸς σῆς δεξιᾶς, πρὸς μητέρος·

884 τίν' εἶχε *LP*, τίν' εἶχε τὴν P^2 | ᾧ] Musgrave, ἣ *LP*, ᾗ Battier | ἐκόμισεν] Heath, ἐκόμισ' *LP* 885 ἀγάγοις] Blomfield, ἀγάγης *LP* | νυμφεύσουσα] Barnes, νυμφεύουσα *LP* 886 ὀλέθρῳ καὶ *LP*, ὀλέθρῳ, eraso καί, L^2 | σὺ] Aldina, σὴ *LP* 887 οὖσαι] fort. ὄντε 888 δακρύ *L*, δάκρυον L^2, δακρύων *P* | νάματ'] O. Hense, τ' ὄμματ' *LP* | στέγω *LP*, στέγει L^3P^3 889 fort. μητέρ' ἄλογον οὔτι τέκνων 890 πεπυσμένα *LP*, πεπυσμένος L^3P^2 893 φρενῶν γὰρ εἶχε Nauck 895 τῶν κακῶν *LP*, τῶν delevit L^3P^2 897 σε *LP*, γε P^2 899 delevit Hennig 900 γε] fort. δὲ 901 γεγῶτα *L*, ος superscr. L^2 902 ἢ τίνος Porson, fort. καὶ τίνος | μοι σπουδαστέον *LP*, σπουδαστέον μοι L^3P^3 906 ἵξεται *P*, ἵξεται P^2 907 μὴ] fort. οὐ 909 γενειάδος σε Markland, γενειάδος δὲ O. Hense | σῆς] σε Markland | πρὸς

ὄνομα γὰρ τὸ σόν μ' ἀπώλεσ', ᾧ σ' ἀμυναθεῖν χρεών.
οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ,
οὐδὲ φίλος οὐδεὶς πέλας μοι· τὰ δ' Ἀγαμέμνονος κλύεις
ὠμὰ καὶ πάντολμ'· ἀφῖγμαι δ', ὥσπερ εἰσορᾷς, γυνὴ
ναυτικὸν στράτευμ' ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ,
χρήσιμον δ', ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου
χεῖρ' ὑπερτεῖναι, σεσώμεθ'· εἰ δὲ μή, οὐ σεσώμεθα.

ΧΟ. δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα
πᾶσίν τε κοινὸν ὥσθ' ὑπερκάμνειν τέκνων.

ΑΧ. ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω·
ἐπίσταται δὲ τοῖς κακοῖσί τ' ἀσχαλᾶν
μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις.
[λελογισμένοι γὰρ οἱ τοιοίδ' εἰσὶν βροτῶν
ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.]
ἔστιν μὲν οὖν ἵν' ἡδὺ μὴ λίαν φρονεῖν,
ἔστιν δὲ χὤπου χρήσιμον γνώμην ἔχειν.
ἐγὼ δ' ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς
Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.
καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς,
πεισόμεθ', ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.
ἀλλ' ἐνθάδ' ἐν Τροίᾳ τ' ἐλευθέραν φύσιν
παρέχων, Ἄρῃ τὸ κατ' ἐμὲ κοσμήσω δορί.
[σὲ δ', ὦ παθοῦσα σχέτλια πρὸς τῶν φιλτάτων,
ἃ δὴ κατ' ἄνδρα γίγνεται νεανίαν,
τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ,]

L, πρός τε L^2P 910 ἀμυνάθειν *L P* | versum delet Hennig 911 ἄλλον *L*, ἄλλ' *P* 912 πέλας (vel πελᾷ)] Markland, γελᾷ *L P* 914 κακοῖς] fort. ἀργοῖς 916 σεσώσμεθ'.. σεσώσμεθα *L P* | εἰ] ἢν Monk 917 φέρειν *L P*, φέρει P^2 918 πᾶσι *L P*, πᾶσιν L^2P^2 | ὥσθ'] ἐσθ' Reiske 919 ὑψιλόφρων *L P*, ὑψηλόφρων L^2 | αἴρεται LP^3, ἔρεται *P* πρόσω] fort. πτερῷ | in Achillis oratione pleraque ab Euripide maiore abhorrere videntur. Aliquot locos ut aliena origine insignes induxi 920—927 delet England (919—921 eicit L. Dindorf, 920—923 damnabat olim Hartung, 922—925 delet Paley, 925 Hennig) 920 ἐπίσταμαι Musgrave 922 praefigunt chori et 924 Achillis notam *L P*, correxit Burges 922 sq. delevit Dindorf (et Hermann) 922 τοιοίδ' *P*, κοιν i. e. κοινὴ συλλαβὴ super τοι scr. P^2 | εἴσι *L P* 925 ἔστι *L*, ἔστιν L^2P 929 πείσομαι L^2, πεισόμεθα *L P* 931 ἄρει, superscr. η, *L P* | τὸ] Brodeau, τῷ *L P* 932—934 delevit Paley (932—943 Conington) 932 παθοῦσα σχέτλια] Barnes, σχέτλια παθοῦσα *L P* 933 γίνεται *L P*

κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται,
ἐμὴ φατισθεῖσ᾽· οὐ γὰρ ἐμπλέκειν πλοκὰς
ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας.
τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο,
τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δ᾽ αἴτιον
πόσις σός· ἁγνὸν δ᾽ οὐκέτ᾽ ἐστὶ σῶμ᾽ ἐμόν,
εἰ δι᾽ ἔμ᾽ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους
ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος,
[θαυμαστὰ δ᾽ ὡς ἀνάξι᾽ ἠτιμασμένη.
ἐγὼ κάκιστος ἦν ἄρ᾽ Ἀργείων ἀνήρ,
ἐγὼ τὸ μηδέν, Μενέλεως δ᾽ ἐν ἀνδράσιν,
ὡς οὐχὶ Πηλέως, ἀλλ᾽ ἀλάστορος γεγώς,
εἴπερ φονεύσει τοὐμὸν ὄνομα σῷ πόσει.]
μὰ τὸν δι᾽ ὑγρῶν κυμάτων τεθραμμένον
Νηρέα, φυτουργὸν Θέτιδος ἥ μ᾽ ἐγείνατο,
οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ,
οὐδ᾽ εἰς ἄκραν χεῖρ᾽, ὥστε προσβαλεῖν πέπλοις·
ἢ Σίπυλος ἔσται πόλις, ὅρισμα βαρβάρων,
ὅθεν πεφύκασ᾽ οἱ στρατηλάται γένος,
Φθίας δὲ τοὔνομ᾽ οὐδαμοῦ κεκλήσεται.
πικροὺς δὲ προχύτας χέρνιβάς τ᾽ ἐνάρξεται
Κάλχας ὁ μάντις. τίς δὲ μάντις ἔστ᾽ ἀνήρ,
ὃς ὀλίγ᾽ ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγει
τυχών, ὅταν δὲ μὴ τύχῃ, διοίχεται;
[οὐ τῶν γάμων ἕκατι· μυρίαι κόραι
θηρῶσι λέκτρον τοὐμόν· εἴρηται τόδε·
ἀλλ᾽ ὕβριν ἐς ἡμᾶς ὕβρισ᾽ Ἀγαμέμνων ἄναξ.

935 *οὔποτε* England 938—974 delet Dindorf 938 *καὶ μὴ*] Aldina, *μὴ καὶ LP* | *ἠράμην* Nauck 940 *ἀγνὸς P* 943 delevit Hermann 944—947 delevi (945 delevit etiam F. Gu. Schmidt, 946 Nauck, 946 sq. Hermann) 945 *τ᾽*, superscr. *δ᾽*, *L*, *τ᾽ P* 947 *εἴπερ*] Aldina, *ὅςπερ L* et *ος* in ras. scripto *P* | *φονεύσει*] Schaefer, *φονεύει LP* 951 *οὐδ᾽ ὥστε χεῖρα προσβαλεῖν πέπλοις ἄκραν* Porson 952—954 delet Stadtmueller (953 Nauck, 953 sq. Hennig) 952 *μέγα πόλισμα* Markland, *πόλις ἔρεισμα* Hartung, fort. *χθονὸς ἔρεισμα* 954 *Φθίας δὲ τοὔνομ᾽*] Jacobs, *φθία δὲ τοὐμόν τ᾽ LP*, *φθία δὲ τοὐμὸν P*[2] 955 *ἐνάρξεται*] Musgrave, *ἀνάξεται LP* 958 *τυχὼν δ᾽ ὅταν τε* Hartung 959—974 delevit Hennig (962—974 etiam Nauck, 963 sq. ineptos dicit Hermann, 973 sq. olim eiciebat Hartung) 959 *οὐ*] Lenting, *ἦ L*, *ἤ P* | *γάμων*] Canter, *γαμούντων LP* 961 *ἐς* delebat

χρῆν δ' αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομ' ἐμοῦ πάρα.
θήραμα παιδός· ἡ Κλυταιμήστρα δ' ἐμοὶ
μάλιστ' ἐπείσθη θυγατέρ' ἐκδοῦναι πόσει.
ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον
ἐν τῷδ' ἔκαμνε νόστος· οὐκ ἠρνούμεθ' ἂν
τὸ κοινὸν αὔξειν ὧν μέτ' ἐστρατευόμην.
νῦν δ' οὐδέν εἰμι παρά γε τοῖς στρατηλάταις,
ἐν εὐμαρεῖ τε δρᾶν τε καὶ μὴ δρᾶν καλῶς.
τάχ' εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας
ἐλθεῖν, φόνου κηλῖσιν αἵματι χρανῶ,
εἴ τίς με τὴν σὴν θυγατέρ' ἐξαιρήσεται.
ἀλλ' ἡσύχαζε· θεὸς ἐγὼ πέφηνά σοι
μέγιστος, οὐκ ὤν· ἀλλ' ὅμως γενήσομαι.]

ΧΟ. *ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τ' ἄξια*
καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ.

ΚΛ. *φεῦ·*
πῶς ἄν σ' ἐπαινέσαιμι μὴ λίαν λόγοις,
μηδ' ἐνδεὴς τοῦδ' ἀπολέσαιμι τὴν χάριν;
αἰνούμενοι γὰρ ἀγαθοὶ τρόπον τινὰ
μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσ' ἄγαν.
[αἰσχύνομαι δὲ παραφέρουσ' οἰκτροὺς λόγους,
ἰδίᾳ νοσοῦσα· σὺ δ' ἄνοσος κακῶν γ' ἐμῶν.
ἀλλ' οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖ
ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν.
οἴκτειρε δ' ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν.
ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσ' ἔχειν,
κενὴν κατέσχον ἐλπίδ'· εἶτά σοι τάχα

olim Hartung 963 *κλυταιμνήστρα* *LP* | *δ' ἐμοὶ*] Matthiae, *δέ μοι* *LP* 964 *ἐκδοῦναι* *P* et *ἐκ* postmodum a m. 1 inserto *L*, fort. *ἂν δοῦναι* 965 *ἔδωκα*] Hervagiana altera, *ἔδωκε* *LP*, fort. *κἄδωκα* *τἂν*] Gaisford, *τ' ἂν* *LP* 968 sq. *παρά τε . . ἐν εὐμαρεῖ με* Tournier (*παρὰ δὲ* Hermann) 969 *καλῶς*] *κακῶς* Kirchhoff 970 *σίδηρ** *L*, *σίδηρος* L^2, *σίδηρον* *P*, *σίδηρος* P^2 971 *αἵματι*] *Ἕλληνος* Herwerden, fort. *ἐμφύλου* 975 sq. delet Paley 978 *μηδ'*] Dindorf, *μήτ'* *LP* | *ἐνδεῶς* *LP*, *ὴς* super *ῶς* scr. L^2 | *τοῦδ'*] Markland, *μὴ τοῦδ'* *LP* | versum delet England 979 *ἀγαθοὶ*] Porson, *ἀγαθοὶ* *LP*, *οἱ ἀγαθοὶ* P^2 980 *ἢν* *LP*, *ἐὰν* P^2 981—989 delevit Hennig (985 etiam Zirndorfer ut ex El. 672 huc relatum) 981 *προσφέρουσ'* Hartung 982 *κακῶν ἐμῶν* Aldina 983 *ῇ* *LP*, compendio ∠ voc. *ἄπωθεν* neglecto *ῇ* in *εν* mut. et *ῇ* supplevit P^2 987 *σοι*] fort. *σοῦ*

ὄρνις γένοιτ᾽ ἂν τοῖσι μέλλουσιν γάμοις
θανοῦσ᾽ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών.]
ἀλλ᾽ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλος·
σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.
βούλει νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ;
ἀπαρθένευτα μὲν τάδ᾽· εἰ δέ σοι δοκεῖ,
ἥξει, δι᾽ αἰδοῦς ὄμμ᾽ ἔχουσ᾽ ἐρευθιῶν·
εἰ δ᾽ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν,
μενέτω κατ᾽ οἴκους· σεμνὰ γὰρ σεμνύνεται.
ὅμως δ᾽ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών.
ΑΧ. σὺ μήτε σὴν παῖδ᾽ ἔξαγ᾽ ὄψιν εἰς ἐμήν,
μήτ᾽ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι·
στρατὸς γὰρ ἀθρόος ἀργὸς ὢν τῶν οἴκοθεν
λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.
πάντως δέ μ᾽ ἱκετεύοντέ θ᾽ ἥξετ᾽ εἰς ἴσον,
ἐπ᾽ ἀνικετεύτοις θ᾽· εἷς ἐμοὶ γὰρ ἐστ᾽ ἀγὼν
μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν.
ὡς ἕν γ᾽ ἀκούσασ᾽ ἴσθι, μὴ ψευδῶς μ᾽ ἐρεῖν·
[ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν,
θάνοιμι· μὴ θάνοιμι δ᾽, ἢν σώσω κόρην.]
ΚΛ. ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.
ΑΧ. ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμ᾽ ἔχῃ καλῶς.
ΚΛ. τί τοῦτ᾽ ἔλεξας; ὡς ἀκουστέον γέ σου.
ΑΧ. πείθωμεν αὖθις πατέρα βέλτιον φρονεῖν.
ΚΛ. κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.
ΑΧ. ἀλλ᾽ οὖν λόγοι γε καταπαλαίουσιν λόγους.

990 *τέλος*] scripsi, *τέλη LP* 994 *ἐρευθιῶν*] scripsi (*ἐρευθρίων* Burges), *ἐλεύθερον LP* 995 *εἰ δ᾽ οὐ*] Hartung, *ἰδοὺ LP* | *ταὐτὰ*] Heath, *ταῦτα LP* 996 Achillis et 997 Clytaemestrae notam praef. *LP*, correxit Elmsley 996 *σεμνυντέα* F. Gu. Schmidt 997 delet Nauck 998—1035 delet Paley 1002 *ἱκετεύοντέ θ᾽*] scripsi, *ἱκετεύοντες LP* | *ἕξετ᾽ L* et ut vid. *P*, *ἥξετ᾽* P^2 1003 *ἐπ᾽ ἀνικετεύτοις* (vel *ἀνικετεύτῳ*) *θ᾽*] Weil, *εἴ τ᾽ ἀνικέτευτος LP* | *εἷς*] Nauck (*εἴ τ᾽ ἀνικετεύτως· εἷς*), *ἧς LP* 1006 sq. delevi (1005—1007 delet Conington) 1007 *θάνοιμι L*, *θάνοι P*, *θάνοιμι* P^3 1008 *συνεχῶς P* et *ῶς* in ras. scripto *L* 1009 *δὴ νῦν LP* | *ἔχῃ* mut. in *ἔχει L*, *ἔχει* mut. in *ἔχῃ P* 1011 *πειθώμεθ᾽ L*, superscr. *πείθωμεν L* vel L^2, *πειθώμεθ᾽* (*θ* priore ex *σ* facto) *P* | *αὖθις*] Matthiae, *αὖτις LP* 1013 *οὖν*] Markland, *οἱ LP* | *λόγους*] *φόβους* Musgrave, fort. *φόβον*

ΚΛ. ψυχρὰ μὲν ἐλπίς· ὅ τι δὲ χρή με δρᾶν φράσον.
ΑΧ. ἱκέτευ' ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα·
ἢν δ' ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον.
[εἰ γὰρ τὸ χρῇζον ἐπίθετ', οὐ τοὐμὸν χρεὼν
χωρεῖν· ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν.
κἀγώ τ' ἀμείνων πρὸς φίλον γενήσομαι,
στρατός τ' ἂν οὐ μέμψαιτό μ', εἰ τὰ πράγματα
λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει.
καλῶς δὲ κρανθέντων πρὸς ἡδονὴν φίλοις
σοί τ' ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε.]
ΚΛ. ὡς σώφρον' εἶπας. δραστέον δ' ἅ σοι δοκεῖ.
ἢν δ' αὐτὰ μὴ πράσσωμεν ἂν ἐγὼ θέλω,
ποῦ σ' αὖθις ὀψόμεσθα; ποῖ χρή μ' ἀθλίαν
ἐλθοῦσαν εὑρεῖν σὴν χέρ' ἐπίκουρον κακῶν;
ΑΧ. ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν,
μή τις σ' ἴδῃ στείχουσαν ἐπτοημένην
Δαναῶν δι' ὄχλου· μηδὲ πατρῷον δόμον
αἴσχυν'· ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος
κακῶς ἀκούειν· ἐν γὰρ Ἕλλησιν μέγας.
ΚΛ. ἔσται τάδ', ἄρχε· σοί με δουλεύειν χρεών.
εἰ δ' εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ
ἐσθλῶν κυρήσεις· εἰ δὲ μή, τί δεῖ πονεῖν;

ΧΟ. τίς ἄρ' ὑμέναιος διὰ λωτοῦ Λίβυος stroph.
μετά τε φιλοχόρου κιθάρας
συρίγγων θ' ὑπὸ καλαμοεσ-
σᾶν ἔστασαν ἰαχάν,

1014 ψυχὰ *P*, corr. *P*² | ὅ τι] Reiske, τί *LP* 1016 ἢν] Markland, ἂν *LP* 1017—1023 delevit Dindorf 1017 εἴη γὰρ *L* et η eraso *P* | ἐπίθετ' *P*, υ super ι scr. *P*³ | καὶ δὴ τὸ χρῇζον Hartung | ἔπιθεν Musgrave 1018 αὐτὸ] Kirchhoff, τοῦτο *LP* 1019 τ' *P*, τοι superscr. *P*³ 1021 σθένει, scripto ω super ει, *L* 1022 καὶ πρὸς *P* et eraso καὶ *L* 1022 sq. καλῶς δὲ κρανθένθ' ὧδ' ἐμοῦ χωρὶς τάδε σοί τ' ἂν γένοιτο καὶ φίλοις πρὸς ἡδονήν Stadtmueller 1024 ὦ *LP*, ὡς *L*² *P*² 1025 αὖ τι μὴ πράξωμεν Monk | ἂν *LP*, ὧν Monk 1026 ὀψόμεθα *L*, ὀψόμεσθα *L*²*P* | ποῖ] scripsi, ποῦ *LP* 1028 φυλάξομεν] Markland, φυλάσσομεν *LP* 1032 delet F. Gu. Schmidt 1033 ἔσται] Markland, ἔστιν *LP* 1034 post ἀνὴρ addidit σύ γε *L*². Supplet σύ τοι ante δίκαιος Heimsoeth, θεῶν post ἀνὴρ Vitelli 1036 τίν' ἄρ' ὑμέναιον Portus, fort. τίν' ἄρ' ὑμεναίων (vel ὑμεναίου) 1038 καλαμοεσσᾶν] Markland, καλαμόεσσαν *LP* 1039 ἔστασαν, scripto η super prius α, *L*

ὅτ᾽ ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοι
Πιερίδες ἐν δαιτὶ θεῶν
χρυσεοσάνδαλον ἴχνος
ἐν γᾷ κρούουσαι
Πηλέως ἐς γάμον ἦλθον,
μελῳδοῖς Θέτιν ἀχήμασι τόν τ᾽ Αἰακίδαν
Κενταύρων ἀν᾽ ὄρος κλέουσαι
Πηλιάδα καθ᾽ ὕλαν.
ὁ δὲ Δαρδανίδας, Διὸς
λέκτρων τρύφημα φίλον,
χρυσέοισιν ἄφυσσε λοιβὰν
ἐν κρατήρων γυάλοις,
ὁ Φρύγιος Γανυμήδης.
παρὰ δὲ λευκοφαῆ ψάμαθον
εἱλισσόμεναι [κύκλια]
πεντήκοντα κόραι Νηρέως
γάμους ἐχόρευσαν.

ἀνὰ δ᾽ ἐλάταισι στεφανώδει τε χλόᾳ antistr.
θίασος ἔμολεν ἱπποβάτας
Κενταύρων ἐπὶ δαῖτα τὰν
θεῶν κρατῆρά τε Βάκχου.
μέγα δ᾽ ἀνέκλαγον, ὦ Νηρὴι κόρα,
παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶς
μάντις ὁ φοιβάδα μοῦσαν
εἰδὼς γεννάσειν
Χείρων ἐξονόμαζεν,

1040 *ὅτ᾽ ἀνὰ* in ras. *L*, *ὅταν ἀνὰ P*, *ὅτ᾽ ἀνὰ* P^2 1011 *ἐν δαιτὶ*] *παρὰ δαιτὶ* Kirchhoff, fort. *θαλίαισι* 1044 *πηλέος L* 1045 *μελῳδοῖς . . ἀχήμασι*] Elmsley, *μελωδοὶ . ἰαχήμασι LP* 1046 *ἀν᾽ ὄρος*] Hermann, *ἐν ὄρεσι LP* | *κλέουσαι*] Monk (*κλείουσαι* Brodeau), *κλύουσαι LP* 1050 *φίλον*] Aldina, *φίλιον LP* 1055 *κύκλια* delevit Weil 1056 sq. *νηρέως LP*, *νηρῆος* $L^2 P^2$ | *γάμους Νηρέως* Fritzsche | fort. *ἐχόρευον* 1058 *στεφάνω δεῖ* L^2 1059 *ἱπποβάτας*] Gomperz, *ἱπποβότας LP* 1062 *νηρηί* in ras. scr. L^2, *νηρηὶ* ex *νηρηεῖ*, ut vid., corr. P^3 1063 *παῖδα σὲ Θεσσαλίᾳ*] Weil (*παῖδα σὺ Θεσσαλίᾳ* Kirchhoff), *παῖδες αἱ θεσσαλαὶ LP* 1064 sq. *μάντις ὁ φοιβάδα μοῦσαν εἰδώς*] Hermann, *μάντις δ᾽ ὁ φοῖβα μοῦσαν εἰδὼς LP*, *μάντις ὁ φοῖβος ὁ μοῦσαν τ᾽ εἰδὼς* $L^2 P^2$ 1065 *γεννάσειν*] Weil, *γεννάσεις*, scripto *η* super *ά*, *L*, *γεννάσεις*, superscr. *γεννήσεις*, *P* 1066 *ἐξονόμαζεν*] Monk, *ἐξωνόμασεν LP*, *ἐξωνόμασσεν* P^2

ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων
ἀσπισταῖς Πριάμοιο κλεινὰν
γαῖαν ἐκπυρώσων,
περὶ σώματι χρυσέων
ὅπλων Ἡφαιστοπόνων
κεκορυθμένος ἔνδυτ', ἐκ θεᾶς
ματρὸς δωρήματ' ἔχων
Θέτιδος, ἅ νιν ἔτικτε.
μακάριον τότε δαίμονες
τᾶς εὐπάτριδος γάμον
Νηρήδων ἔθεσαν [πρώτας]
Πηλέως θ' ὑμεναίους.

σὲ δ' ἐπὶ κάρα στέψουσι καλλικόμαν
πλόκαμον Ἀργεῖοι, βαλιὰν
ὥστε πετραίων ἀπ' ἄντρων ἐλθοῦσαν [ὀρέων]
μόσχον ἀκήρατον, βρότειον
αἱμάσσοντες λαιμόν·
οὐ σύριγγι τραφεῖσαν οὐδ'
ἐν ῥοιβδήσεσι βουκόλων,
παρὰ δὲ ματέρι νυμφοκόμον
Ἰναχίδαις γάμον.
ποῦ τὸ τᾶς αἰδοῦς
ἢ τὸ τᾶς ἀρετᾶς [δύνασιν] ἔχει
σθένειν τι πρόσωπον;
ὁπότε τὸ μὲν ἄσεπτον ἔχει
δύνασιν, ἁ δ' ἀρετὰ κατόπι-

1068 *λογχήρεσσι* mut. in *λογχήρεσι* *L*, *λογχήρεσσι* *P* 1069 *ἀσπισταῖς* *LP*, *ἀσπισταῖσι* L^2 1073 *ἐνδύτ'* Dindorf 1075 *ἔτικτε* *LP*, *ἔτικτεν* L^2 1076 *δαίμονες*] fort. *δαιτὶ θεοὶ* 1077 sq. fort. *τᾶς εὐπάτριδος Νηρήδων ἔθεσαν γάμον* (*τᾶς εὐπάτριδος Νηρῇδός τ' ἔθεσαν γάμον* Weil) 1078 *πρώτας* ex interpretatione ad *εὐπάτριδος* adscripta ortum videtur | *Νηρήδων*] Heath, *νηρῇδος* *LP*, *νηρηίδος* $L^2 P^2$ 1080 *σὲ δ' ἐπὶ κάρα*] *σὲ δ', ὦ κόρα* Hermann (*κόρα* etiam Heath), fort. *σοῦ δ', ὦ κόρα* 1081 *βαλιὰν*] Scaliger, *γ' ἁλιᾶν* *LP* 1082 *ὀρέων* delevit ut ex interpretatione ad *πετραίων ἄντρων* adscripta ortum Dindorf 1084 fort. *σφάζοντες αἷμα* 1086 *ῥοιβδήσεσι*] Dobree, *ῥοιβδήσει* *LP* | *βουκολίων* Monk 1087 *μητέρι* *LP* | *νυμφοκόμῳ* Markland 1088 ⟨*κλεινὸν*⟩ *Ἰναχίδαις* Monk | *γάμον*] fort. *νυόν* 1090 *δύνασιν* delevit Bothe 1093 *δύνασιν*] Bothe, *δύναμιν* *LP*

σθεν θνατοῖς ἀμελεῖται,
ἀνομία δὲ νόμων κρατεῖ,
καὶ μὴ κοινὸς ἀγὼν βροτοῖς,
μή τις θεῶν φθόνος ἔλθῃ.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ.

ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν,
χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας.
ἐν δακρύοισι δ' ἡ τάλαινα παῖς ἐμή,
πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων,
θάνατον ἀκούσασ', ὃν πατὴρ βουλεύεται.
μνήμην δ' ἄρ' εἶχον πλησίον βεβηκότος
Ἀγαμέμνονος τοῦδ', ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις
ἀνόσια πράσσων αὐτίχ' εὑρεθήσεται.

ΑΓΑΜΕΜΝΩΝ.

Λήδας γένεθλον, ἐν καλῷ σ' ἔξω δόμων
ηὕρηχ', ἵν' εἴπω παρθένου χωρὶς λόγους
οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει.

ΚΛ. τί δ' ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται;

ΑΓΑ. ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα·
ὡς χέρνιβες πάρεισιν ηὐτρεπισμέναι,
προχύται τε βάλλειν πῦρ καθάρσιον χερί,
μόσχοι τε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεὼν
Ἀρτέμιδι, μέλανος αἵματος φυσήματα.

ΚΛ. τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δ' ἔργα σου
οὐκ οἶδ' ὅπως χρή μ' ὀνομάσασαν εὖ λέγειν.

1096 *μὴ* om. *LP*, addidit Hermann 1098—1105 suspecti (1099—1103 delet Monk, 1100—1102 England), sed inde a v. 1098 usque ad v. 1210 atque etiam post hunc versum ut in v. 1211—1213 (1212 sq. delet Boeckh) Euripidis maioris ars et ingenium vehementer desiderantur (1176—1210 et 1255—1275 interpolatori tribuit L. Dindorf) 1098 *προσσκοπουμένη LP*, *προσκοπουμένη* P^2 1099 *ἀπόντ' ἐκλελοιπότα LP*, *ἀπόντα κἀκλελοιπότα* $L^2 P^2$ 1100 *ἐδακρύοισί P* | *δ'*] Markland, *θ' LP* 1101 *ἱεῖσα πολλὰς* Blaydes 1107 *εὕρηχ' LP* 1111 *ηὐτρεπισμένοι LP*, *ηὐτρεπισμέναι* P^2 1112 *καθάρσιον*] Reiske, *καθάρειον LP*, *καθάρειον ἐκ* $L^2 P^2$ | *χερί*] scripsi, *χερῶν LP* (propter proximum *χρεών*) 1113 *μόσχοι* LP^3, *μόσχο P* 1114 *φυσήματα* mut. in *φυσσήματα L*, *φυσσήματα P* | versum delet England 1115 *ὀνόμασι LP*, *ὀνόμασιν* P^2 1116 *εὖ λέγειν*] fort. *εὐστομεῖν* 1117—1123 delet Paley, 1122—1126 ex alia recensione fabulae illatos putat

χώρει δέ, θύγατερ, ἐκτός· οἶσθα γὰρ πατρὸς
πάντως ἃ μέλλει· χὐπὸ τοῖς πέπλοις ἄγε
λαβοῦσ' Ὀρέστην, σὸν κασίγνητον, τέκνον.
ἰδοὺ πάρεστιν ἥδε πειθαρχοῦσά σοι.
τὰ δ' ἄλλ' ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω.

ΑΓΑ. τέκνον, τί κλαίεις, οὐδ' ἔθ' ἡδέως ὁρᾷς,
ἐς γῆν δ' ἐρείσασ' ὄμμα πρόσθ' ἔχεις πέπλους;
ΚΛ. φεῦ·
τίν' ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν;
ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρα
κἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ.
ΑΓΑ. τί δ' ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε,
σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων.
ΚΛ. εἴφ' ἂν ἐρωτήσω σε γενναίως, πόσι.
ΑΓΑ. οὐδὲν κελευσμοῦ δεῖ γ'· ἐρωτᾶσθαι θέλω.
ΚΛ. τὴν παῖδα τὴν σὴν τήν τ' ἐμὴν μέλλεις κτενεῖν;
ΑΓΑ. ἔα·
τλήμονά γ' ἔλεξας, ὑπονοεῖς θ' ἃ μή σε χρή.
ΚΛ. ἔχ' ἥσυχος,
κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν.
ΑΓΑ. σὺ δ', ἤν γ' ἐρωτᾷς εἰκότ', εἰκότ' ἂν κλύοις.
ΚΛ. οὐκ ἄλλ' ἐρωτῶ, καὶ σὺ μὴ λέγ' ἄλλα μοι.
ΑΓΑ. ὦ πότνια μοῖρα καὶ τύχη δαίμων τ' ἐμός.
ΚΛ. κἀμός γε καὶ τῆσδ', εἷς τριῶν δυσδαιμόνων.
ΑΓΑ. τί δ' ἠδίκησαι; ΚΛ. τοῦτ' ἐμοῦ πεύθῃ πάρα;
ὁ νοῦς ὅδ' αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει.

Bremi, 1126 delet Monk 1117 *χώρ∗θύγατερ L*, ει in lit. trium lit. scr. *L²*, *χώρει* (ει super ε vel ι scr. *P³*) *δὲ θύγατερ P* 1118 *μέλλει LP*, *μέλλει γε L²P²* | *τοῖς*] *σοῖς* Matthiae | *πέπλοις*] *πτεροῖς* F. Gu. Schmidt 1121 *πρὸ*] Barnes, *πρὸς LP* 1124 Clytaemestrae notam habent *LP*, Iphigeniae superscr. *P²* | *κακῶν*] *λόγων* Hermann 1129 *ἂν LP*, *ἃ ἂν* superscr. *P²* 1130 *κελευσμοῦ δεῖ*] Canter, *κέλευσμ' οὐ δεῖ P* et η super εῖ scripto *L* | *δεῖ μ'* Markland, *δεῖ σ'* Dobree 1131 *κτενεῖν*] Elmsley, *κτανεῖν LP* 1132 *τλήμον L*, *τλήμονά γ' L²*, *τλήμονα γ' P*, *πλήμονά γ' P²* | *θ'* in lit. scr. *P²* | fort. *χρῆν* 1133—1144 personae lineolis notantur in *LP*, etiam 1139 lineola praefixa, non 1140 1134 *εἰκότ' ἂν*] Markland, *εἰκότα LP* 1136 *μοῖρα καὶ τύχη δαίμων τ'*] Musgrave, *τύχη καὶ μοῖρα δαίμων τ' LP*, *τύχη καὶ μοῖρα καὶ δαίμων γ' P³* 1137 *γε*] Matthiae, *τε LP* 1138 *τί δ' ἠδίκησαι*] Matthiae, *τί μ' ἠδίκησε L*, *τί μ' ἠδίκησε P* (ν' ἠ superscr.), *τίν' ἠδίκησαι P²*, *τί σ' ἠδίκησα*

ΑΓΑ. ἀπωλόμεσθα. προδέδοται τὰ κρυπτά μου.
ΚΛ. πάντ' οἶδα καὶ πεπύσμεθ' ἃ σὺ μέλλεις με δρᾶν·
αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σου
καὶ τὸ στενάζειν πολλά. μὴ κάμῃς λέγων.
ΑΓΑ. ἰδοὺ σιωπῶ· τὸ γὰρ ἀναίσχυντον τί δεῖ
ψευδῆ λέγοντα προσλαβεῖν τῇ συμφορᾷ;
ΚΛ. ἄκουε δή νυν· ἀνακαλύψομεν λόγους,
κοὐκέτι παρῳδοῖς χρησόμεσθ' αἰνίγμασιν.
πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτ' ὀνειδίσω,
ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ,
τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών,
βρέφος τε τοὐμὸν ζῶν προσούδισας πέδῳ,
μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας.
καὶ τὼ Διός σε παῖδ', ἐμὼ δὲ συγγόνω
ἵπποισι μαρμαίροντ' ἐπεστρατευσάτην·
πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σ' ἐρρύσατο
ἱκέτην γενόμενον, τἀμὰ δ' ἔσχες αὖ λέχη.
οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους
συμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή,
ἔς τ' Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν
μέλαθρον αὔξουσ', ὥστε σ' εἰσιόντα τε
χαίρειν θύραζέ τ' ἐξιόντ' εὐδαιμονεῖν.
σπάνιον δὲ θήρευμ' ἀνδρὶ τοιαύτην λαβεῖν
δάμαρτα· φλαύραν δ' οὐ σπάνις γυναῖκ' ἔχειν.
τίκτω δ' ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι
τόνδ', ὧν μιᾶς σὺ τλημόνως μ' ἀποστερεῖς.
κἄν τίς σ' ἔρηται τίνος ἕκατί νιν κτενεῖς,
λέξον, τί φήσεις; ἢ 'μὲ χρὴ λέγειν τὰ σά;

vel *τίς σ' ἠδίκησε* Markland | inter 1138 et 1139 lacuna esse videtur 1141 *πεπύσμεθ' ἃ σὺ*] Elmsley (*πέπυσμ'* Aldina), *πέπεισμ'* (ex *πέπεισμαι* factum in *L*) *ἃ σὺ LP*, *πέπεισμ' ἃ σύ γε* L^2P^2 | versum delet Paley 1143 *κάμῃς*] Porson, *κάμνης LP* 1144 *τί*] Elmsley, *με LP* 1146 *δὴ νῦν LP* | *ἀνακαλύψομεν*] Kirchhoff, *ἀνακαλύψω P*, *ἀνακαλύψω γὰρ* LP^2 1147 *χρησόμεσθ'*, factum ex *χρησώμεθ'*, *L*, *χρησόμεθ' P* 1148 *ὀνειδίσω* LP^2, *ὀνειδήσω P* 1151 *ζῶν*] Musgrave, *σῷ LP* *προσούδισας*] Scaliger, *προσούρισας L*, *προσούρησας P*, *προσούδεσας* P^2 *πέδῳ*] Scaliger, *πάλῳ LP* 1153 *σε*] Markland, *γε LP* | *δὲ*] Matthiae, *τε LP* 1158 *ἦν LP* 1160 *ὥστε σ'*] Canter, *ὥστ' LP* 1162 sq. delet Dindorf (1163 Conington) 1164 *τρισσὶ LP*

Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸν γένος
κακῆς γυναικὸς μισθὸν ἀποτῖσαι τέκνα.
τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα.
ἄγ', εἰ στρατεύσῃ καταλιπών μ' ἐν δώμασιν,
κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας,
τίν' ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς;
ὅταν θρόνους τῆσδ' εἰσίδω πάντας κενούς,
κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις
μόνη κάθωμαι, τήνδε θρηνῳδοῦσ' ἀεί·
ἀπώλεσέν σ', ὦ τέκνον, ὁ φυτεύσας πατήρ,
αὐτὸς κτανών, οὐκ ἄλλος οὐδ' ἄλλῃ χερί.
τοιόνδε μισθὸν καταλιπὼν πρὸς τοὺς δόμους
. . . .
ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον,
ἐφ' ᾗ σ' ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι
δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών.
μὴ δῆτα πρὸς θεῶν μήτ' ἀναγκάσῃς ἐμὲ
κακὴν γενέσθαι περὶ σέ, μήτ' αὐτὸς γένῃ.
εἶεν·
θύσεις δὲ παῖδας, ἔνθα τίνας εὐχὰς ἐρεῖς;
τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον;
νόστον πονηρόν, οἴκοθέν γ' αἰσχρῶς ἰών;
ἀλλ' ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι;
οὔ τἄρ' ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθ' ἄν,
εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν;

1168 *Μενέλεως*] Faehse, *Μενέλαος* *LP* | *γένος*] *γέ τοι* Fix 1170 *τἄχθιστα*] Brodeau, *ταχθεῖσα* *LP* | versum delet Conington 1171 *εἰ*] Elmsley, *ἢν* *LP* | *δόμασι* *P*, *δώμασι* P^3 1174 *ὅταν δόμους μὲν τούσδε προσίδω κενούς* Apsines Rhet. Gr. IX 593 W., fort. *ὅταν θρόνους μὲν εἰσίδω παιδὸς κενούς* (*παιδὸς* etiam Rauchenstein) 1176 *κάθωμαι*] Elmsley, *κάθημαι* *LP* 1178—1208 damnat Dindorf (1179 delet Monk, 1177—1179 England, 1179—1184 Paley) 1177 *ἀπώλεσέ* *LP* | *φιτύσας* Blomfield 1179 fort. *τοιάνδε μῆνιν* | *πρὸς τοὺς* in lit. scr. *L* Post 1179 versum intercidisse monuit Matthiae 1180 *ἐνδεῖ* Reiske 1182 *δεξόμεσθα* *P* et mut. in *δεξόμεθα* *L* 1185 *παῖδας*] scripsi, *παῖδ'* *LP*, super *δ'* rasura in *L*, fort. *ασ* (vel *α γ'*) erasum, *τὴν παῖδ'* L^2 | *ἔνθα* *L*, sed *ε* in ras. scr. L^2 1186 *τί σοι* *LP*, *τίς οἱ* P^3 | *ὁ σφάζων* *LP*, sed *ὁ* erasum in *L* 1187 *νόστον ἀπόνητον* F. Gu. Schmidt, fort. *ἢ νόστον ἐσθλόν* 1189 *ἦ τἄρ' ἀσυνέτους* Valckenaer, fort. *οὔ τἄρα συνετοὺς* (*οὐκ ἄρα συνετοὺς* Reiske)

ἥκων δ' ἐς Ἄργος προσπεσῇ τέκνοισι σοῖς;
ἀλλ' οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεται
παίδων σ', ἵν' αὐτῶν προσέμενος κτάνῃς τινά;
ταῦτ' ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοι
μόνον διαφέρειν καὶ στρατηλατεῖν σε δεῖ;
ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν·
βούλεσθ', Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα;
κλῆρον τίθεσθε παῖδ' ὅτου θανεῖν χρεών.
ἐν ἴσῳ γὰρ ἦν τόδ', ἀλλὰ μὴ σ' ἐξαίρετον
σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν,
ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν,
οὗπερ τὸ πρᾶγμ' ἦν. νῦν δ' ἐγὼ μὲν ἡ τὸ σὸν
σῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι,
ἡ δ' ἐξαμαρτοῦσ', ὑπόροφον νεάνιδα
Σπάρτῃ κομίζουσ', εὐτυχὴς γενήσεται.
τούτων ἄμειψαί μ' εἴ τι μὴ καλῶς λέγω·
εἰ δ' εὖ λέλεκται, νῶι μὴ δή γε κτάνῃς
τὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ.

ΧΟ. πιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν,
Ἀγάμεμνον· οὐδεὶς τοῖσδ' ἂν ἀντείποι βροτῶν.

ΙΦ. εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον,
πείθειν ἐπᾴδουσ', ὥσθ' ὁμαρτεῖν μοι πέτρας,
κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην,
ἐνταῦθ' ἂν ἦλθον· νῦν δὲ τἀπ' ἐμοῦ σοφόν,
δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθ' ἄν.
ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν
τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι,

1191—1193 delet Hennig 1191 εἰς *LP* | προσπεσῇ] Musgrave, προσπέσῃς *LP*, προσπέσοις Aldina et ἥκων δ' ἂν Ἄργος προσπέσοις England 1192 προσβλέψεται] fort. προσπτύξεται 1193 ἵν'] Elmsley, ἐὰν *LP* | προσέμενος] Weil, προθέμενος *LP* 1194 ἦλθες] Hermann, ἦλθεν *L*, ἦλθ' *P* 1195 σε δεῖ] μέλει Musgrave, fort. ἔνι 1196 χρῆν] Reiske, χρὴ *LP* 1198 ὅτου factum ex ὅπου in *P* 1201 πρὸ] Scaliger, πρὸς *LP* 1202 οὗπερ] fort. ἧσπερ 1203 ἐστερήσομαι] Reiske, ὑστερήσομαι *LP* 1204 ὑπόροφον] Scaliger, ὑπότροφον *L*, ὑπόστροφον *P* 1206 μ' εἴ *P* superscr. ου P^2 1207 νῶι LP^2, νῶ *P* | μετανόει δὴ μὴ κτανεῖν Heimsoeth, malim μετανοῶν μὴ δὴ κτάνῃς 1210 τοῖσδ' ἂν] Burges, πρὸς τάδ' *LP* 1212 ὁμαρτεῖν μοι] fort. ὁμαρτῆσαι 1214 ἀνῆλθον *LP*, ἂν ἦλθον P^2 | σοφόν] scripsi, σοφά *LP* 1215 fort. τοῦτο | δυναίμεθ' ἄν] Markland, δυναίμεθα *LP*

μή μ' ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς
βλέπειν· τὰ δ' ὑπὸ γῆς μή μ' ἰδεῖν ἀναγκάσῃς.
πρώτη σ' ἐκάλεσα πατέρα καὶ σὺ παῖδ' ἐμέ·
πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσ' ἐμὸν
φίλας χάριτας ἔδωκα κἀντεδεξάμην.
λόγος δ' ὁ μὲν σὸς ἦν ὅδ'· ἆρά σ', ὦ τέκνον,
εὐδαίμον' ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,
ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ;
οὑμὸς δ' ὅδ' ἦν αὖ περὶ σὸν ἐξαρτωμένης
γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί·
τί δ' ἆρ' ἐγὼ σέ, πρέσβυν ἆρ' ἐσδέξομαι
ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,
πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς;
τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,
σὺ δ' ἐπιλέλησαι, καί μ' ἀποκτεῖναι θέλεις.
μὴ πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς
καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσ' ἐμὲ
νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.
τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων
Ἑλένης τε; πόθεν ἦλθ' ἐπ' ὀλέθρῳ τὠμῷ, πάτερ;
βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε,
ἵν' ἀλλὰ τοῦτο κατθανοῦσ' ἔχω σέθεν
μνημεῖον, εἰ μὴ τοῖς ἐμοῖς πείσῃ λόγοις.
[ἀδελφέ, μικρὸς μὲν σύ γ' ἐπίκουρος φίλοις,
ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς
τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοι
κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.
ἰδοὺ σιωπῶν λίσσεταί σ' ὅδ', ὦ πάτερ.
ἀλλ' αἴδεσαί με καὶ κατοίκτειρον βίον.

1219 λεύσσειν· τὰ δ' ὑπὸ γῆν Plut. Mor. p. 17 D 1221 γόνασι] Barnes, γούνασι LP 1224 εὐδαίμον'] Pierson, εὐδαίμονος LP 1227 νῦν L, νιν P | ἀντιλάζυμαι] Markland, ἀντιλάζομαι LP 1230 πόνους τιθηνοὺς . . τροφῆς Kayser 1233 σε] Markland, γε LP 1234 τῆσδε L, τῆς γε P 1237 delet Matthiae 1240 πείσῃ] Elmsley, πεισθῇς LP | ἣν . . πεισθῇς Hermann | versum delet Nauck 1241—1248 delevi (Zeitschr. f. d. oesterr. Gymn. 1878 p. 732, 1248 iam Hartung damnavit) 1242 σὺν δάκρυσιν P 1243 τοι LP, τι L^2P^2 | ἐγγίνεται LP 1245 σ' ὅδ' ὦ L, σ' ὦ corr. in σε γ' ὦ, postea in σε γ' ὅδ' ὦ, quod mutatum in σ' ὅδ' ὦ, P 1246 βίον Markland

ναί, πρὸς γενείου σ' ἀντόμεσθα δύο φίλω·
ὃ μὲν νεοσσός ἐστιν, ἣ δ' ηὐξημένη.]
ἓν συντεμοῦσα πάντα νικήσω λόγον·
τὸ φῶς τόδ' ἀνθρώποισιν ἥδιστον βλέπειν,
τὰ νέρθε δ' οὐδέν· μαίνεται δ' ὃς εὔχεται
θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ θανεῖν καλῶς.
ΧΟ. ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους
ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.
ΑΓΑ. ἐγὼ τά τ' οἰκτρὰ συνετός εἰμι καὶ τὰ μὴ
φιλῶ τ' ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν.
δεινῶς δ' ἔχει μοι ταῦτα τολμῆσαι, γύναι,
δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ.
ὁρᾶθ' ὅσον στράτευμα ναύφρακτον τόδε,
χαλκέων θ' ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι,
οἷς νόστος οὐκ ἔστ' Ἰλίου πύργους ἔπι,
εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει,
οὐδ' ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον.
μέμηνε δ' Ἀφροδίτη τις Ἑλλήνων στρατῷ
πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα,
παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικάς·
οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου
ὑμᾶς τε κἀμέ, θέσφατ' εἰ λύσω θεᾶς.
οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον,
οὐδ' ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα,
ἀλλ' Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω,
θῦσαί σε· τούτου δ' ἥσσονες καθέσταμεν.

1247 ἀντόμεθα *L*, ἀντόμεσθα L^2P | δύω *LP* 1251 sq. οὐδέν Stob. fl. 119, 5, οὐδεὶς *LP* | εὔχεται (ται in litura, in qua θανεῖν fuit, scr. m. 2, quae ante proximum versum θανεῖν a m. 1 omissum supplevit) *L*, εὔχεται θανεῖν *P*, θανεῖν hic delevit et proximo versui, ubi ante κακῶς omiserat m. 1, addidit P^2 | καλῶς θανεῖν *LP* et Stobaeus, β α superscr. P^2 i. e. θανεῖν καλῶς 1256 φιλῶ τ'] Markland, φιλῶν *LP* 1257 μοι] Monk (post Reiskium), με *LP* 1258 τοῦτο] τί ποτε Weil, fort. τί ποτε γὰρ δρᾶσαί με δεῖ; 1260 καλκέων *LP*, χαλκέων L^2P^2 1262 post 1263 collocat Markland, 1263 delet Matthiae 1263 κλεινὸν] Reiske, καινὸν *LP* 1264—1275 damnat Dindorf (1267 sq. delet Hermann, 1269 et 1271—1275 tuetur Hennig) 1264 ἔμηνε . . στρατόν Lobeck 1266 Ἑλληνικῶν Elmsley 1267 τάς τ' Hermann | κτενοῦσι] Scaliger, κτείνουσι *LP* 1268 θέσφατ'] Scaliger, θέσφατον *LP*

ἐλευθέραν γάρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον,
κἀμοὶ γενέσθαι, μηδὲ βαρβάρων ὕπο
Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ.

ΚΛ. ὦ τέκνον, ὦ ξέναι,
οἲ 'γὼ θανάτου τοῦ σοῦ μελέα.
φεύγει σε πατὴρ Ἅιδῃ παραδούς.
ΙΦ. οἲ 'γώ, μᾶτερ· ταὐτὸν ταὐτὸν
μέλος εἰς ἄμφω πέπτωκ' ἀχῆς,
κοὐκέτι μοι φῶς
οὐδ' ἀελίου τόδε φέγγος.

ἰὼ ἰώ.
νιφόβολον Φρυγῶν νάπος Ἴδας τ'
ὄρεα, Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε
ματρὸς ἀποπρὸ νοσφίσας
ἐπὶ μόρῳ θανατόεντι
Πάριν, ὃς Ἰδαῖος
Ἰδαῖος ἐλέγετ' ἐλέγετ' ἐν Φρυγῶν πόλει.
μή ποτ' ὤφελεν τὸν ἀμφὶ
βουσὶ βουκόλον τραφέντ'
[Ἀλέξανδρον]
οἰκίσαι ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι
κρῆναι Νυμφᾶν κεῖνται
λειμών τ' ἄνθεσι θάλλων
χλωροῖς καὶ ῥοδόεντ'
ἄνθε' ὑακίνθινά τε θεαῖσι δρέπειν·
ἔνθα ποτὲ Παλλὰς ἔμολε
καὶ δολιόφρων Κύπρις

1274 *βαρβάρων*] Musgrave, *βαρβάροις LP* 1275 *συ∗λᾶσθαι* (eraso *λ*) *L* 1277 et 1279 *οἴ ἐγὼ LP*, *οἲ ἐγὼ P*[2] 1277 *τοῦ σοῦ*] Heath, *σοῦ LP* 1279 *μᾶτερ, ταὐτὸν ταὐτὸν*] scripsi, *μᾶτερ* (*α* ex *η* fecit *L*[2]) *μᾶτερ* (in lit. scripsit *L*[2]) *ταυτὸν γὰρ ∗ L*, *μ̃έρ* (alterum *μ̃ρ* supra v. add. *P*[2]) *ταυτὸν ταυτὸν* (mut. in *ταυτὸ P*[2]) *γὰρ P*, *μᾶτερ· ταὐτὸν γὰρ δὴ* Dobree 1280 *πέπτωκ' ἀχῆς*] scripsi, *πέπτωκα τύχης LP* 1283 hanc monodiam non omni ex parte elaboratam reliquisse Euripidem putat Dindorf 1284 *νιφοβόλον LP*, *ε* super *ι* scr. *P*[2] 1286 *ματρὸς*] Hermann, *μ̃ρὸς LP* 1291 *ὤφελεν*] Hermann, *ὤφειλε LP* 1293 *Ἀλέξανδρον* delevit Monk 1296 *ἄνθεσι*] *ἕρνεσι* Hermann 1299 *ἄνθεα LP*

Ἥρα θ' Ἑρμᾶς θ',
ὁ Διὸς ἄγγελος,
ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσα
Κύπρις, ἃ δὲ δορὶ Παλλάς,
Ἥρα τε Διὸς ἄνακτος
εὐναῖσι βασιλίσιν,
κρίσιν ἐπὶ στυγνὰν ἔριν τε [τᾶς] καλλονᾶς,
ἐμοὶ δὲ θάνατον, ὄνομα μὰν
φέροντα Δαναΐδαισιν, ὦ κόραι,
[ΧΟ.] πρόθυμά σ' ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον.
[ΙΦ.] ὁ δὲ τεκών με τὰν τάλαιναν,
ὦ μᾶτερ ὦ μᾶτερ,
οἴχεται προδοὺς ἔρημον.
ὦ δυστάλαιν' ἐγώ, πικρὰν
πικρὰν ἰδοῦσα δυσελέναν,
φονεύομαι διόλλυμαι
σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός.
μή μοι ναῶν χαλκεμβολάδων
πρύμνας ἅδ' Αὐλὶς δέξασθαι
τούσδ' εἰς ὅρμους ἐς Τροίαν
ὤφελεν ἐλάταν πομπαίαν,
μηδ' ἀνταίαν Εὐρίπῳ
πνεῦσαι πομπὰν Ζεύς, μειλίσσων
αὔραν ἄλλοις ἄλλαν θνατῶν
λαίφεσι χαίρειν,
τοῖσι δὲ λύπαν, τοῖσι δ' ἀνάγκαν,
τοῖς δ' ἐξορμᾶν, τοῖς δὲ στέλλειν,
τοῖσι δὲ μέλλειν.
ἦ πολύμοχθον ἄρ' ἦν γένος, ἦ πολύμοχθον

1302 post ἑρμᾶς om. θ' *LP*, add. L^2 1305 sq. δορὶ δὲ Παλλάς, ἃ δὲ Διὸς ἄνακτος (ceteris deletis) Elmsley 1307 εὐναῖς Monk | βασιλίσι LP^2, βασιλοῖσι *P* 1308 τᾶς delevit Matthiae 1309 ἐμὸν ἐμὸν δὲ Elmsley, ἐμὸν δὲ Monk | μὲν (superscr. αν m. 1) *L*, μὲν *P* 1310 sq. fort. φέροντα Δαναΐδαις προθύματος (ceteris deletis) 1311 *ΧΟ.* et 1312 *ΙΦ.* delevit Reiske 1318 ἀνοσίοισιν PL^2, ἀνοσίοισι *L* 1321 sq. suspecti (1321 delet Herwerden, εἰς Τροίαν eicit Hartung) 1323 μηδ'] Hermann, μήτ' *LP* 1324 fort. πνεῦσαι Ζεὺς ὤφελε, μειλίσσων (εἰλίσσων Tyrwhitt) 1327 τοῖσι . . τοῖσι] Heath, τοῖς . . τοῖς *LP* 1327—1329 delet O. Hense (1327 delet Hennig, 1328 sq. Monk)

ἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμον
ἀνδράσιν ἀνευρεῖν.
ἰώ,
μεγάλα πάθεα, μεγάλα δ' ἄχεα
Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα.
ΧΟ. ἐγὼ μὲν οἰκτείρω σε συμφορᾶς κακῆς
τυχοῦσαν, οἵας μήποτ' ὤφελες τυχεῖν.
ΙΦ. ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας.
ΚΛ. τόν τε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ σὺ δεῦρ' ἐλήλυθας.
ΙΦ. διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας.
ΚΛ. τί δὲ φεύγεις, τέκνον; *ΙΦ.* Ἀχιλλέα τόνδ' ἰδεῖν αἰσχύνομαι.
ΚΛ. ὡς τί δή; *ΙΦ.* τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει.
ΚΛ. οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα.
ἀλλὰ μίμν'· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα.
ΑΧ. ὦ γύναι τάλαινα, Λήδας θύγατερ, *ΚΛ.* οὐ ψευδῆ θροεῖς.
ΑΧ. δείν' ἐν Ἀργείοις βοᾶται. *ΚΛ.* τίνα βοήν; σήμαινέ μοι.
ΑΧ. ἀμφὶ σῆς παιδός, *ΚΛ.* πονηρὸν εἶπας οἰωνὸν λόγων.
ΑΧ. ὡς χρεὼν σφάξαι νιν. *ΚΛ.* κοὐδεὶς ἐναντία λέγει;
ΑΧ. ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον, *ΚΛ.* τίν', ὦ ξένε;
ΑΧ. σῶμα λευσθῆναι πέτροισι. *ΚΛ.* μῶν κόρην σῴζων ἐμήν;
ΑΧ. αὐτὸ τοῦτο. *ΚΛ.* τίς δ' ἂν ἔτλη σώματος τοῦ σοῦ θιγεῖν;

1331 *τὸ χρεών*] Hermann, *χρεὼν LP* 1332 *ἀνευρεῖν*] *ἕρπει* Herwerden 1333 *ΧΟ.* praefigunt *LP* | *ἰὼ LP*, *ἰὼ ἰὼ* L^2P^2 1335 *δαναΐδαις LP*, *τοῖς δαναΐδαις* L^2P^2 1336 *κακῆς L*, *κακῶν P* 1337 non Euripidis esse videtur 1338 *ὦ τεκοῦσ', ὦ μῆτερ* Weil 1339 *τόν γε τῆς θεᾶς* Reiske, *τὸν θεᾶς γε* Hartung | *παῖδα, τέκνον*] Heath, *ἀχιλλέα τέκνον LP*, *παῖδ' ὦ τέκνον γ'* L^3, *ἀχιλλέα τέκνον γ'* P^2 | *ᾧ σὺ*] Hermann, *ὦ LP* 1340 *μέλαθρα*] fort. *τὰ κλῇθρα*. Cfr. Hipp. 808 1341 *τί δὲ σὺ φεύγεις, τέκνον; ΙΦ. ἄνδρα τόνδ' ἰδεῖν αἰσχύνομαι* Hartung, *τί δέ, τέκνον, φεύγεις*; (cum Heathio) *τὸν ἄνδρα τόνδ' κτἑ.* Hermann | *τόνδ'*] Musgrave, *τὸν LP* 1343 *πεπτωκότα LP*, *πεπραγμένα* P^2 1344 *ὀνώμεθα*] scripsi, *δυνώμεθα LP* 1345—1348 *ΑΧ.*] ed. Brubachiana, *ΧΟ. LP* 1346 *τίς βοή;* Herwerden 1347 *λόγων*] Markland, *λόγον LP* 1348 *κοὐδεὶς* (*τοῖς δ'* super versum addidit P^2) *ἐναντία* (in *ἐναντίον* corr. P^2) *λέγει LP* | fort. *σφάξαι νεᾶνιν* (*νεᾶνιν* iam Fix). *ΚΛ. κοὔτις ἔλεγεν ἀντία;* (*εἶπ' ἐναντία;* Herwerden) 1349 *τι*] Musgrave, *τοι LP*, *γε* Markland | *τίν'*] Nauck, *ἐς τίν' LP* 1350 *σῴζων*] Canter, *σώζειν LP*, *σώζεις* P^3 1351 *τίς ἂν ἔτλη δὲ* Hermann | *τοῦ σώματος LP*, *τοῦ* delevit L^3

ΑΧ. πάντες Ἕλληνες. ΚΛ. στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν;
ΑΧ. πρῶτος ἦν ἐκεῖνος ἐχθρός. ΚΛ. δι' ἄρ' ὀλώλαμεν, τέκνον.
ΑΧ. οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσον'. ΚΛ. ἀπεκρίνω δὲ τί;
ΑΧ. τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν, ΚΛ. δίκαια γάρ.
ΑΧ. ἣν ἐφήμισεν πατήρ μοι. ΚΛ. κἀργόθεν γ' ἐπέμψατο.
ΑΧ. ἀλλ' ἐνικώμην κεκραγμοῦ. ΚΛ. τὸ πολὺ γὰρ δεινὸν κακόν.
ΑΧ. ἀλλ' ὅμως ἀρήξομέν σοι. ΚΛ. καὶ μαχῇ πολλοῖσιν εἷς;
ΑΧ. εἰσορᾷς τεύχη φέροντας τούσδ'; ΚΛ. ὄναιο τῶν φρενῶν.
ΑΧ. ἀλλ' ὀνησόμεσθα. ΚΛ. παῖς ἄρ' οὐκέτι σφαγήσεται;
ΑΧ. οὔκ, ἐμοῦ γ' ἑκόντος. ΚΛ. ἥξει δ' ὅστις ἅψεται κόρης;
ΑΧ. μυρίοι γ', ἄρξει δ' Ὀδυσσεύς. ΚΛ. ἆρ' ὁ Σισύφου γόνος;
ΑΧ. αὐτὸς οὗτος. ΚΛ. ἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο;
ΑΧ. αἱρεθεὶς ἑκών. ΚΛ. πονηράν γ' αἵρεσιν, μιαιφονεῖν.
ΑΧ. ἀλλ' ἐγὼ σχήσω νιν. ΚΛ. ἄξει δ' οὐχ ἑκοῦσαν ἁρπάσας;
ΑΧ. δηλαδὴ ξανθῆς ἐθείρας. ΚΛ. ἐμὲ δὲ χρὴ τί δρᾶν τότε;
ΑΧ. ἀντέχου θυγατρός. ΚΛ. ὡς τοῦδ' εἵνεκ' οὐ σφαγήσεται.
ΑΧ. ἀλλὰ μὴν ἐς τοῦτό γ' ἥξει. ΙΦ. μῆτερ, εἰσακούσατε
τῶν ἐμῶν λόγων· μάτην γάρ σ' εἰσορῶ θυμουμένην
σῷ πόσει· τὰ δ' ἀδύναθ' ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον.
τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας·
ἀλλὰ καὶ σὲ τοῦθ' ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ,
καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ.
οἷα δ' εἰσῆλθέν μ', ἄκουσον, μῆτερ, ἐννοουμένην·
κατθανεῖν μὲν ἐμὲ δέδοκται· τοῦτο δ' αὐτὸ βούλομαι

1352 *Μυρμιδὼν*] Elmsley, *μυρμιδόνων LP* 1354 *ἥσσονα LP*, *ἥσσον' L^2* | *ὑπεκρίνω LP*, *ὑ* in *ἀ* corr. L^3 1356 *ἐφήμισε LP*, *ἐφήμισεν P^2* 1358 *μαχεῖ*] Elmsley, *μάχῃ L*, *μάχη P* 1359 *τούσδε LP*, *τούσδ' P^2* 1362 *ἄρξει*] scripsi, *ἄξει LP* | *ὅσια σύφου P*, *α* delevit P^2 1363 *ἴδια*] Heath, *ἰδία LP* (i. e. *ἰδίᾳ*) 1366 *ἐθείρας*] L. Dindorf, *ἐθείρης LP* | *χρὴ τί*] Gaisford, *τί χρὴ LP* 1367 *ἀντέχου LP^2*, *ἀντέχῃ P* | *εἵνεκ'*] Nauck, *ἕνεκ' LP*, *οὕνεκ'* Aldina 1368 supra finem voc. *εἰσακούσατε* scr. P^2 *λείπ(ει)*, quod ad 1369 pertinet 1369 *τῶν ἐμῶν· μάτην γὰρ εἰσορῶ LP*, in marg. *λείπ(ει)* adscr. L^2, quod delevit L^3, *τῶν ἐμῶν λόγων· μάτην γάρ σ' εἰσορῶ L^2*, *γὰρ εἰς σ' ὁρῶ P^2* | *τῶν ἐμῶν ἐπῶν* O. Hense 1372 *χρή*] fort. *δεῖ* | *διαβληθῇ*] Hartung, *διαβληθῇς LP* 1373 *ὅδε δὲ*] Musgrave, *ὁ δὲ*, superscr. *ὁ ἀχιλλεὺς L*, *ὁ δὲ P* 1374 *εἰσῆλθεν L*, sed *εν* in lit. scr. L^2, *εἰσῆλθε P* | *ἐννοουμένην LP^2*, *ἐννοουμένη P* 1375 *μὲν ἐμὲ*] Rauchenstein, *μέν μοι LP* (*μέ τοι* Verres de Silii Ital. Pun. 1888)

εὐκλεῶς πρᾶξαι παρεῖσά γ' ἐκποδὼν τὸ δυσγενές.
δεῦρο δὴ σκέψαι μεθ' ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω·
εἰς ἔμ' Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει,
κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαί,
τάς τε μελλούσας γυναῖκας ἤν τι δρῶσι βάρβαροι,
μηκέθ' ἁρπάζειν ἐᾶν τὰς ὀλβίας ἐξ Ἑλλάδος,
τὸν Ἑλένης τίσαντας ὄλεθρον, ἣν ἥρπασεν Πάρις.
ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος,
Ἑλλάδ' ὡς ἠλευθέρωσα, μακάριον γενήσεται.
καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών·
πᾶσι γάρ μ' Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ.
ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι,
μυρίοι δ' ἐρέτμ' ἔχοντες, πατρίδος ἠδικημένης,
δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὐπὲρ Ἑλλάδος θανεῖν,
ἡ δ' ἐμὴ ψυχὴ μί' οὖσα πάντα κωλύσει τάδε;
τί τὸ δίκαιον τοῦτ' ἂρ ἔχοιμεν ἀντειπεῖν ἔπος;
κἀπ' ἐκεῖν' ἔλθωμεν· οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν
πᾶσιν Ἀργείοις γυναικὸς εἵνεκ' οὐδὲ κατθανεῖν.
εἷς γ' ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος.
εἰ δ' ἐβουλήθη πρόθυμα τοὐμὸν Ἄρτεμις λαβεῖν,
ἐμποδὼν γενήσομαι 'γὼ θνητὸς οὖσα τῇ θεῷ;
ἀλλ' ἀμήχανον· δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι.
θύετ', ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖά μου
διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξ' ἐμή.
βαρβάρων δ' Ἕλληνας ἄρχειν εἰκός, ἀλλ' οὐ βαρβάρους,
μῆτερ, Ἑλλήνων· τὸ μὲν γὰρ δοῦλον, οἳ δ' ἐλεύθεροι.

1376 γ'] τ' Hermann | δυσγενές *L*, δυσμενές *P* 1378 συναποβλέπει *LP*, νῦν ἀποβλέπει $L^2 P^2$ 1380 sq. τάς τε μελλούσας γυναῖκας μηκέθ' ἁρπάζειν ἐᾶν, ceteris deletis, Conington 1382 delet Monk (ut olim Hartung) | ἣν *LP*, ἥν τιν' $L^3 P^2$ 1384 μακάριον] μυρίον L. Dindorf 1385 τοί τι] Elmsley, τοι *LP* | λίαν *LP*, λίαν γ' P^2 1386 κοινὴν Elmsley 1389 τολμήσουσ' *LP*, τολμήσουσιν $L^2 P^2$ | τε χ' ὑπὲρ (τε χ' in lit. scr. L^3, fuerat fort. καὶ ὑπὲρ) *L*, χ' ὑπὲρ *P*, τε superscr. P^2 1391 τοῦτ' ἂρ *LP*, τοῦτο γ' ἆρ' L^2, τοῦτο τ' ἆρ P^2 | fort. τί τὸ δίκαιον τοῖσδε, μῆτερ, ἔχομεν (τοῦτό γ'; ἆρά γ' ἔχομεν Bremi) 1393 ἕνεκ' *LP* ut 1367 1394 εἷς ἀνὴρ Hermann | ὁρῶν Dobree 1395 πρόθυμα] scripsi, σῶμα *LP*, τὸ σῶμα P^2 1396 γενήσομαι 'γὼ] Reiske, γενήσομ' ἐγὼ *LP* 1398 θύετ' ἐκπορθεῖτε LP^2, θύετε πορθεῖτε *P* 1399 γάμοι καὶ δόξ' ἐμή] fort. γαμήλιον λέχος (vel τέλος). Cfr. Or. 1050 1400 ἄρχειν εἰκός Aristot. Pol. I 2, εἰκὸς ἄρχειν *LP* 1401 οἵ δ'

ΧΟ. τὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει·
τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ.
ΑΧ. Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν
ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων.
ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδ', Ἑλλάδος δὲ σέ.
εὖ γὰρ τόδ' εἶπας ἀξίως τε πατρίδος·
[τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσ', ὅ σου κρατεῖ,
ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε.]
μᾶλλον δὲ λέκτρων σῶν πόθος μ' ἐσέρχεται
ἐς τὴν φύσιν βλέψαντα· γενναία γὰρ εἶ.
ὅρα δ'· ἐγὼ γὰρ βούλομαί σ' εὐεργετεῖν
λαβεῖν τ' ἐς οἴκους· ἄχθομαί τ', ἴστω Θέτις,
εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης
ἐλθών. ἄθρησον· ὁ θάνατος δεινὸν κακόν.
ΙΦ. λέγω τάδε . . . .
ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμ' ἀρκεῖ μάχας
ἀνδρῶν τιθεῖσα καὶ φόνους· σὺ δ', ὦ ξένε,
μὴ θνῆσκε δι' ἐμὲ μηδ' ἀποκτείνῃς τινά,
ἔα δὲ σῶσαί μ' Ἑλλάδ', ἢν δυνώμεθα.
ΑΧ. ὦ λῆμ' ἄριστον, οὐκ ἔχω πρὸς τοῦτ' ἔτι
λέγειν, ἐπεί σοι τάδε δοκεῖ· γενναῖα γὰρ
φρονεῖς· τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν;
ὅμως δ', ἴσως γὰρ κἂν μεταγνοίης τάδε,
[ὡς οὖν ἂν εἰδῇς τἀπ' ἐμοῦ λελεγμένα,]
ἐλθὼν τάδ' ὅπλα θήσομαι βωμοῦ πέλας,
ὡς οὐκ ἐάσων σ' ἀλλὰ κωλύσων θανεῖν.
[χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα,
ὅταν πέλας σῆς φάσγανον δέρῃς ἴδῃς.

(οἴ in lit. scr. L^2) ἐλεύθεροι (ι ras. ex υ ut videtur correctum) *L*, τὸ δ' ἐλεύθερον *P*, οἴδ' ἐλεύθεροι P^2 1406 σοῦ corr. apogr. Paris., τοῦ *LP* 1407 eicit Hermann 1408 sq. delevit Monk 1409 τἀναγκαῖά τε] Reiske, τά τ' ἀναγκαῖα γε LP^2, τάδ' ἀναγκαῖα γε *P* 1410 μοι σῶν *LP*, σῶν L^3P^3 1411 τὴν] σὴν Scaliger 1415 ἄθρησον *L*, ἄθροισον *P* 1416 λέγω τάδε, post τάδε superscripto λείπ(ει), *LP*, λέγω τάδ' οὐδὲν οὐδὲν (οὐδέν' P^2) εὐλαβουμένη L^2P^2, eraso λείπει in *L* 1417 ἀρκεῖ] Hardion, ἄρχει *LP* (ει in lit. scr. P^3) | μάχας *LP*, μάχης L^2 1424 γὰρ] Hermann, γε *LP* 1425 delevit cum Dindorfio Hermann 1426 ἐλθὼν τάδ' LP^2, ἐλθόντα δ' *P* 1428—1432 delevit Dindorf Hermannum qui v. 1427—1432 interpolatori tribuerat secutus (1430—1432 damnat Monk)

οὔκουν ἐάσω σ᾽ ἀφροσύνῃ τῇ σῇ θανεῖν·
ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς
καραδοκήσω σὴν ἐκεῖ παρουσίαν.|
ΙΦ. μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας;
ΚΛ. ἔχω τάλαινα πρόφασιν ὥστ᾽ ἀλγεῖν φρένα.
ΙΦ. παῦσαί με μὴ κάκιζε· τάδε δ᾽ ἐμοὶ πιθοῦ.
ΚΛ. λέγ᾽· ὡς παρ᾽ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον.
ΙΦ. μήτ᾽ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός,
μήτ᾽ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους.
ΚΛ. τί δὴ τόδ᾽ εἶπας, τέκνον; ἀπολέσασά σε
ΙΦ. οὐ σύ γε· σέσωμαι, κατ᾽ ἐμὲ δ᾽ εὐκλεὴς ἔσῃ.
ΚΛ. πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών;
ΙΦ. ἥκιστ᾽, ἐπεί μοι τύμβος οὐ χωσθήσεται.
ΚΛ. τί δέ; τὸ θνῄσκειν οὐ τάφος νομίζεται;
ΙΦ. βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης.
ΚΛ. ἀλλ᾽, ὦ τέκνον, σοὶ πείσομαι· λέγεις γὰρ εὖ.
ΙΦ. ὡς εὐτυχοῦσά γ᾽ Ἑλλάδος τ᾽ εὐεργέτις.
ΚΛ. τί δὴ κασιγνήταισιν ἀγγείλω σέθεν;
ΙΦ. μηδ᾽ ἀμφὶ κείναις μέλανας ἐξάψῃς πέπλους.
[ΚΛ. εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις;
ΙΦ. χαίρειν γ᾽. Ὀρέστην τ᾽ ἔκτρεφ᾽ ἄνδρα τόνδε μοι.
ΚΛ. προσέλκυσαί νιν ὕστατον θεωμένη.
ΙΦ. ὦ φίλτατ᾽, ἐπεκούρησας ὅσον εἶχες φίλοις.]
ΚΛ. ἔσθ᾽ ὅ τι κατ᾽ Ἄργος δρῶσά σοι χάριν φέρω;
ΙΦ. πατέρα τὸν ἁμὸν μὴ στύγει πόσιν δὲ σόν.
ΚΛ. δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν.
ΙΦ. ἄκων μ᾽ ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν.

1435—1437 lineolae praefixae pro personarum notis in *LP* 1436 ἀδικήσῃ *LP*, literas κη delevit, at easdem superscripsit P^3, ἀτυχήσεις Canter 1437 μήτ᾽ οὖν σὺ Elmsley, μή μοι σὺ Hermann 1438 delet Burges 1439 δὴ τόδ᾽] Barnes, δῆτα τόδ᾽ *LP* | τέκνον] Markland, ὦ τέκνον *LP* 1440 σέσωσμαι *LP* | εὐκλεὴς ἔσῃ] fort. εὔτεκνος καλῇ 1441—1466 solae lineolae praefixae in *L*, 1441—1451 in *P* 1443 δὲ *LP*, δαὶ L^2, δὴ Gaisford | τὸ θνῄσκειν] θανοῦσιν Paley (τί δέ, τοῖς θανοῦσιν Reiske) 1445 ἀλλ᾽ *LP*, ἆρ᾽ P^2 1447 δαὶ ex δὲ vel δὴ corr. L^2, δὲ *P*, δή Gaisford | ἀγγείλω] Weil, ἀγγελῶ *LP* 1448 ἐξάψῃς] Reiske, ἐξάψῃ *LP* 1449—1452 delevi 1449 τί *P* 1450 τόνδ᾽ ἐμοί *LP*, τόνδε μοι P^2 1454 πατέρα τὸν ἁμὸν] Scaliger, πατέρα τὸν ἐμὸν *LP*, πατέρα γε τὸν ἐμὸν L^2 | δὲ] Hartung, τε *LP*, γε Elmsley 1455 δεῖ κεῖνον] Porson, κεῖνον δεῖ *LP*, fort. χρὴ κεῖνον 1456 διώλεσε *LP*,

ΚΛ. δόλῳ δ', ἀγεννῶς Ἀτρέως τ' οὐκ ἀξίως.
ΙΦ. τίς μ' εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης;
ΚΛ. ἐγώ, μετά γε σοῦ ΙΦ. μὴ σύ γ'· οὐ καλῶς λέγεις.
ΚΛ. πέπλων ἐχομένη σῶν ΙΦ. ἐμοί, μῆτερ, πιθοῦ,
μέν'· ὡς ἐμοί τε σοί τε κάλλιον τόδε.
πατρὸς δ' ὀπαδῶν τῶνδέ τίς με πεμπέτω
Ἀρτέμιδος ἐς λειμῶν', ὅπου σφαγήσομαι.
ΚΛ. ὦ τέκνον, οἴχῃ; ΙΦ. καὶ πάλιν γ' οὐ μὴ μόλω.
ΚΛ. λιποῦσα μητέρ'; ΙΦ. ὡς ὁρᾷς γ', οὐκ ἀξίως.
ΚΛ. σχές, μή με προλίπῃς. ΙΦ. οὐκ ἐῶ στάζειν δάκρυ.
ὑμεῖς δ' ἐπευφημήσατ', ὦ νεάνιδες,
παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην
Ἄρτεμιν· ἴτω δὲ Δαναΐδαις εὐφημία.
κανᾶ δ' ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ
προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς
ἐνδεξιούσθω βωμόν· ὡς σωτηρίαν
Ἕλλησι δώσουσ' ἔρχομαι νικηφόρον.

ἄγετέ με τὰν Ἰλίου
καὶ Φρυγῶν ἑλέπτολιν.
στέφεα περίβολα δίδοτε, φέρε-
τε· πλόκαμος ὅδε καταστέφειν·
χερνίβων τε παγάς.
ἑλίσσετ' ἀμφὶ ναὸν
ἀμφὶ βωμὸν Ἄρτεμιν,
τὰν ἄνασσαν Ἄρτεμιν,
τὰν μάκαιραν· ὡς ἐμοῖσιν, εἰ χρεών,
αἵμασι θύμασί τε
θέσφατ' ἐξαλείψω.

διώλεσεν L^2 1458 σπαράσσεσθαι] Elmsley, σπαράξεσθαι *LP* | κόμης *LP*, κόμας P^2 1459 ἔγωγε μετὰ σοῦ Markland 1461 Clytaemestrae nota praefixa et continuo deleta in *P* 1465 μητέρα *LP* | ὁρᾷς γ', εὐκαρδίως F. Gu. Schmidt, fort. ὁρᾷς, καταξίως 1467 ἐπεφημήσατ' *P*, corr. P^3 1472 σωτηρίαν] fort. ναυκληρίαν 1475 Iphigeniae notam praefixit L^2 | ἰλίου ex ἡλίου fecit *L* 1479 παγάς] Reiske, παγαῖσιν *L*, sed σιν post παγαῖ vel ισιν post παγᾶ add. L^2, παγαῖσι *P* 1480 ἀμφὶ ναὸν delet Monk | ναὸν LP^2, λαὸν *P* 1484—1486 fort. ὡς ἐμοῖς αἵμασιν εἰ θέμις θέσφατ' ἐξαλείψω 1484 sq. super εἰ scr. ἀρχὴ, super τε scr. τελ (i. e. τέλος) *L*

ὦ πότνια πότνια μᾶτερ, οὐ δάκρυά γε σοι
δώσομεν ἁμέτερα·
παρ' ἱεροῖς γὰρ οὐ πρέπει.
ὦ νεάνιδες,
συνεπαείδετ' Ἄρτεμιν
Χαλκίδος ἀντίπορον,
ἵνα τε δόρατα μέμονε δάια
δι' ἐμὸν ὄνομα τᾶσδ' Αὐλίδος
στενοπόροισιν ὅρμοις.
ἰὼ γᾶ μᾶτερ ὦ Πελασγία,
Μυκηναῖαί τ' ἐμαὶ θεράπναι.

ΧΟ. καλεῖς πόλισμα Περσέως,
Κυκλωπίων πόνον χερῶν;

ΙΦ. ἐθρέψαθ' Ἑλλάδι με φάος·
θανοῦσα δ' οὐκ ἀναίνομαι.

ΧΟ. κλέος γὰρ οὔ σε μὴ λίπῃ.

ΙΦ. ἰὼ ἰώ.
λαμπαδοῦχος ἁμέρα
Διός τε φέγγος, ἕτερον
αἰῶνα καὶ μοῖραν οἰκήσομεν.
χαῖρέ μοι, φίλον φάος.

[ΧΟ. ἰὼ ἰώ.
ἴδεσθε τὰν Ἰλίου
καὶ Φρυγῶν ἑλέπτολιν
στείχουσαν, ἐπὶ κάρα στέφη
βαλλομέναν χερνίβων τε παγάς,

1487 chori et 1491 Iphigeniae notam praefigunt *LP*, delevit Seidler 1487 *μᾶτερ*] Hermann, *μ͡ερ* *LP*, *μῆτερ* veteres editiones 1488 *οὐ*] England, *ὡς* *LP* 1490 *ἱεροῖς* LP^3, *ἱερεῖς* *P* 1491—1497 choro tribuit Monk 1491 *ὦ* om. *L*, addidit L^2, *ἰὼ ἰὼ* Hermann 1495 *ἵνα τε*] fort. *ἵνα τὰ* vel *ἔνθα*. Cfr. Phoen. 645 | *δώρατα* *LP*, *δόρατα* L^3P^3 | *μέμονε* in *μέμηνε* mut. P^3 | *δάια*] *νάϊα* olim Hermann 1496 sq. fort. *ἅλιον οἶδμα διαπερᾶν λινοπόροισιν αὔραις* | post *αὐλίδος* addidit m. recentissima *καὶ*, quod vix perspicuum (England *ἐν* legit) 1498 *μᾶτερ*] Seidler, *μῆτερ* *LP* 1499 fort. *Μυκηναῖοι* | *θεράπναι* *L*, *θεράπαιναι* L^2P 1502 *ἐθρέψαθ' . . με φάος*] Elmsley, *ἔθρεψας* (superscr. *ἐμὲ* *L*) . . *μέγα φάος* *LP* 1507 *ἕτερον* in ras. scr. L^2 et sic sine dubio etiam *L* 1508 *ἕτερον αἰῶνα* *LP*, *ἕτερον* erasit L^2 1509 *φίλον* ex *φίλος* fecit *L* 1510—1531 delevit Kirchhoff, 1532—1629 Porson. Vide ad v. 1 1512 *στέφεα* Seidler 1513 *παγαῖς* *LP*,

βωμόν γε δαίμονος θεᾶς
ῥανίσιν αἱματορρύτοις
θανοῦσαν εὐφυῆ τε σώματος δέρην
σφαγεῖσαν. εὔδροσοι παγαὶ
πατρῷαι μένουσί σε χέρνιβές τε
στρατός τ' Ἀχαιῶν θέλων
Ἰλίου πόλιν μολεῖν.
ἀλλὰ τὰν Διὸς κόραν
κλῄσωμεν Ἄρτεμιν, θεῶν ἄνασσαν,
ὡς ἐπ' εὐτυχεῖ πότμῳ.
ὦ πότνα, θύμασιν βροτησίοις
χαρεῖσα, πέμψον ἐς Φρυγῶν
γαῖαν Ἑλλάνων στρατὸν
καὶ δολόεντα Τροίας ἕδη,
Ἀγαμέμνονά τε λόγχαις
Ἑλλάδι κλεινότατον στέφανον
δὸς ἀμφὶ κάρα ἑὸν
κλέος ἀείμνηστον ἀμφιθεῖναι.

ΑΓΓΕΛΟΣ.

ὦ Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμων
ἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων.

ΚΛΥΤΑΙΜΗΣΤΡΑ.

φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην,
ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ,
μή μοί τιν' ἄλλην ξυμφορὰν ἥκεις φέρων
πρὸς τῇ παρούσῃ. ΑΓΓ. σῆς μὲν οὖν παιδὸς πέρι
θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω.
ΚΛ. μὴ μέλλε τοίνυν, ἀλλὰ φράζ' ὅσον τάχος.
ΑΓΓ. ἀλλ', ὦ φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς.
λέξω δ' ἀπ' ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μου

παγὰς L^2 1514 βωμὸν διαίμονος Markland 1516 θανοῦσαν] ῥανοῦσαν Markland, fort. αἰονῶσαν | εὐφυᾶ . . δέραν Dindorf 1518 πατῶαι P, fort. πατρῷοι | μένουσι χέρνιβές τέ σε Seidler 1522 ἄτεμιν P | θεῶν] θεὰν Hennig 1524 πότν∗α eraso ι L, πότνια P | θύμασιν] Hermann, θύμασι LP 1530 κάρα θ' Scaliger, fort. κάρα δ' 1532 κλυταιμνήστρα LP 1533 κλύεις LP, κλύῃς L^2, κλύοις P^3 1536 ἥκῃς Aem. Portus 1538 fort. κοὺ δεινὰ 1541 μου] που Markland

γνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν.
ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης
Ἀρτέμιδος ἄλσος λείμακάς τ' ἀνθεσφόρους,
ἵν' ἦν Ἀχαιῶν σύλλογος στρατεύματος,
σὴν παῖδ' ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος
ἠθροίζεθ'. ὡς δ' ἐσεῖδεν Ἀγαμέμνων ἄναξ
ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην,
ἀνεστέναξε, κἄμπαλιν στρέψας κάρα
δάκρυα προῆγεν, ὀμμάτων πέπλον προθείς.
ἡ δὲ σταθεῖσα τῷ τεκόντι πλησίον
ἔλεξε τοιάδ'· ὦ πάτερ, πάρειμί σοι,
τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας
καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ
θῦσαι δίδωμ' ἑκοῦσα πρὸς βωμὸν θεᾶς
ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε.
καὶ τοὐπ' ἔμ' εὐτυχεῖτε, καὶ νικηφόρου
δορὸς τύχοιτε πατρίδα τ' ἐξίκοισθε γῆν.
πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ·
σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως.
τοσαῦτ' ἔλεξε· πᾶς δ' ἐθάμβησεν κλύων
εὐψυχίαν τε κἀρετὴν τῆς παρθένου.
στὰς δ' ἐν μέσῳ Ταλθύβιος, ᾧ τόδ' ἦν μέλον,
εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ·
Κάλχας δ' ὁ μάντις ἐς κανοῦν χρυσήλατον
ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας
κολεῶν ἔσωθεν, κρᾶτά τ' ἔστεψεν κόρης.
ὁ παῖς δ' ὁ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶς
λαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θ' ὁμοῦ.
ἔλεξε δ'· ὦ παῖ Ζηνὸς Ἄρτεμις θηροκτόνε,

1544 *ἀνθεσφόρους* *LP*, *ἀνθηφόρους* L^2P^2 1547 *ἐσεῖδεν* hic *LP* 1549 *ἀνεστέναζε* *P* 1550 *δάκρυε πρόσθεν ὀμμάτων* Semitelos 1557 *εὐτυχοῖτε* Aldina 1558 *δορὸς*] Pierson, *δῶρον* *LP* 1561 *ἐθάμβησε* *LP* 1567 *κουλεῶν* *LP*, *κολεῶν* L^2P^2, *ὀλῶν* Musgrave | *κόρης* ex *κόρος* fecit *P* 1568 *πηλέος* *L*, *πηλέως* *P* 1569 *ἔβρεξε*] Weil, *ἔθρεξε* *LP* 1570 et 1571 et verba *δέξαι τὸ θῦμα* 1572 in *L* in spatio vacuo scripsit manus antiqua (*L* ante 1570 *λείπ[ει] στίχ[ος]* scripserat, quod nunc erasum) 1570 *ὦ διὸς* (*διὸς* in litura verborum *παῖ ζηνὸς*) *ἄρτεμις θηροκτόνε* L^2, *ὦ παῖ ζηνὸς ἄρτεμις θηροκτόνε* *P*, verbis *παῖ . . θηροκτόνε* linea transfixis superscripsit *θηροκτόν' ἄρτεμι παῖ διός* P^2, *ὦ παῖ Ζηνός, ὦ*

τὸ λαμπρὸν εἱλίσσουσ' ἐν εὐφρόνῃ φάος,
δέξαι τὸ θῦμα τόδ' ὅ γέ σοι δωρούμεθα
στρατός τ' Ἀχαιῶν Ἀγαμέμνων ἄναξ θ' ὁμοῦ,
ἄχραντον αἷμα καλλιπαρθένου δέρης,
καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα
Τροίας τε πέργαμ' ἐξελεῖν ἡμᾶς δορί.
ἐς γῆν δ' Ἀτρεῖδαι πᾶς στρατός τ' ἔστη βλέπων.
ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο,
λαιμόν τ' ἐπεσκοπεῖθ', ἵνα πλήξειεν ἄν·
ἐμοὶ δέ τ' ἄλγος οὐ μικρὸν εἰσήει φρενί,
κἄστην νενευκώς· θαῦμα δ' ἦν αἴφνης ὁρᾶν·
πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετ' ἂν σαφῶς,
τὴν παρθένον δ' οὐκ εἶδεν οὗ γῆς εἰσέδυ.
βοᾷ δ' ἱερεύς, ἅπας δ' ἐπήχησε στρατός,
ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος
φάσμ', οὗ γε μηδ' ὁρωμένου πίστις παρῆν·
ἔλαφος γὰρ ἀσπαίρουσ' ἔκειτ' ἐπὶ χθονὶ
ἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν,
ἧς αἵματι βωμὸς ἐραίνετ' ἄρδην τῆς θεοῦ.
κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη·
ὦ τοῦδ' Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ,
ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸς
προὔθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον;
ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται,
ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ.
ἡδέως τε τοῦτ' ἐδέξατο, καὶ πλοῦν οὔριον
δίδωσιν ἡμῖν Ἰλίου τ' ἐπιδρομάς.
πρὸς ταῦτα πᾶς τις ταρσὸν αἶρε ναυβάτης,
χώρει τε πρὸς ναῦν· ὡς ἡμέρᾳ τῇδε δεῖ
λιπόντας ἡμᾶς Αὐλίδος κοίλους μυχοὺς

θηροκτόνε Nauck. Ceterum inde ab hoc v. reliquam partem fabulae in novo folio scripsit manus recentior in *P* 1573 *Ἀγαμέμνων τ' ἄναξ ὁμοῦ* Scaliger 1578 inde ab hoc v. textum alia manus scripsit in *L*. Haec pars recentissimi poetae est | *ἱρεὺς P* 1580 *τ' ἄλγος* ex *τ' ἄργος* fecit *P*, unde *τάρβος* Nauck 1583 *εἶδεν*] anonymus (et Matthiae), *οἶδεν LP* | *οὗ* ex *οἷ* fecit *P* 1589 *ἐρραίνετ' L*, *ἐραίνετ'* mut. in *ἐρραίνετ' P* 1592 *ἡ* factum ex *ὁ* in *L*, *ἡ P* 1593 *βωμία P* 1595 *μιάνῃ* apogr. Paris., *μιάνοι LP* 1598 *ταρσὸν*] scripsi, *θάρσος LP* | *αἶρε ναυβάτης LP*[2], *αἶρ καὶ νανάτης P*. Fort. *εἶρε*. Cfr. Hel. 1535

Αἴγαιον οἶδμα διαπερᾶν. ἐπεὶ δ' ἅπαν
κατηνθρακώθη θῦμ' ἐν Ἡφαίστου φλογί.
τὰ πρόσφορ' ηὔξαθ', ὡς τύχοι νόστου στρατός.
πέμπει δ' Ἀγαμέμνων μ' ὥστε σοι φράσαι τάδε,
λέγειν θ' ὁποίας ἐκ θεῶν μοίρας κυρεῖ
καὶ δόξαν ἔσχεν ἄφθιτον καθ' Ἑλλάδα.
ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμ' ὁρῶν λέγω·
ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο.
λύπης δ' ἀφαίρει καὶ πόσει πάρες χόλον·
ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν,
σῴζουσί θ' οὓς φιλοῦσιν. ἦμαρ γὰρ τόδε
θανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν.
ΧΟ. *ὡς ἥδομαί τοι ταῦτ' ἀκούσασ' ἀγγέλου·*
ζῶν δ' ἐν θεοῖσι σὸν μένειν φράζει τέκος.
ΚΛ. *ὦ παῖ, θεῶν του κλέμμα γέγονας;*
πῶς σε προσείπω; πῶς δ' οὐ φῶ
παραμυθεῖσθαι τούσδε μάτην μύθους,
ὥς σου πένθους λυγροῦ παυσαίμαν;
ΧΟ. *καὶ μὴν Ἀγαμέμνων ἄναξ στείχει,*
τούσδ' αὐτὸς ἔχων σοι φράζειν μύθους.
ΑΓΑ. *γύναι, θυγατρὸς ἕνεκ' ὄλβιοι γενοίμεθ' ἄν·*
ἔχει γὰρ ὄντως ἐν θεοῖς ὁμιλίαν.
χρὴ δέ σε λαβοῦσαν τόνδε μόσχον νεαγενῆ
στείχειν πρὸς οἴκους· ὡς στρατὸς πρὸς πλοῦν ὁρᾷ.
καὶ χαῖρε· χρόνιά γε τἀμά σοι προσφθέγματα
Τροίηθεν ἔσται. καὶ γένοιτό σοι καλῶς.
ΧΟ. *χαίρων, Ἀτρείδη, γῆν ἱκοῦ Φρυγίαν,*
χαίρων δ' ἐπάνηκε,
κάλλιστά μοι σκῦλ' ἀπὸ Τροίας ἑλών.]

1607 *δὲ* in lit. L^2, *τε* *P* 1610 *βροτοῖς*] Barnes, *βροτοῖσι* *LP* 1615 *του* *L* 1616 *δὲ* (*ὲ* ex *οὐ* factum) *L*, *δ' οὐ* *P* 1618 *παυσαίμαν* factum ex *παυσαίμην* in *L* 1620 *αὐτὸς*] Heath, *αὐτοὺς* *LP* 1621 *οὕνεκ'* corr. in *ἕνεκ'* *LP* | *θυγατρὸς εἵνεκ' ὀλβίζοιμεθ' ἄν* Hermann 1625 *γε* ex *γὰρ* factum in *P*, delet Barnes Subscriptum in *L* nihil, in *P* *τέλος ἰφιγενείας τῆς ἐν αὐλίδι*

Quae schol. Aristoph. Ran. 1310 ex hac fabula affert, ea ad Tauricae Iphigeniae v. 1090 referenda esse monuit Bergler.

APPENDIX

conjecturas minus probabiles continens.

In personarum indice ᾿Αγαμ. θεράπων. χορός. . ᾿Αχιλλεύς. ἄγγελος malebat olim Dindorf

1 Prologum, cuius fuerit fragm. apud Aelian. Anim. VII 39 asservatum, deperditum esse putat Musgrave 4 μάλα δὴ (vel γὰρ) Markland 4 sq. post 8 collocat, lacunam inter 3 et 4 statuens, Schliack 5 τό τ' ἐπ' Blomfield | ὄξυφρόν ἐστιν Hartung, qui v. 4. 5 post στείχω v. 2 interponit | πρόσεστιν Paley 7 ΠΡ. et 9 ΑΓΑ. delet Bremi (σείριος scribens) 7 ἐγγὺς] ἑξῆς Hermann 8 Πλειάδος] Πτωκάδος Musgrave, γ' Ἑλίκης Hartung | Πτωκὸς ἀΐσσων Bothe | αἰσῶν Vater | ΠΡ. Αἴθων ἔτι μεσσήρης Weil 9 ΑΓΑ. delet, expungens σιγαὶ δ' . . ἄναξ 10—13 Monk, item, οὔκουν φθόγγος γέ τις ὀρνίθων scribens (nisi v. 10 οὔτε σκυλάκων scriptum fuerit), deletis versibus 10—13 Hermann | οὐ μὴν φθόγγος γ' Blomfield, κοὐ νῦν φθόγγος γ' Hennig

10 σιγὴν δ' ἄνεμοι Blomfield 12 ἔκτοσθ' ᾄσσεις Beck 16 στείχομεν εἴσω editiones veteres

22 καὶ φιλότιμον (vel τό τε φιλότιμον) Markland, χὤ (i. e. καὶ ὃ) φιλότιμον Lenting, καὶ φιλοτίμοις Paley, καὶ τὸ περισσὸν F. G. Schoene, κἄτι ⟨πρόσωθεν τόδε λεύσσουσιν⟩ γλυκὺ Kayser, καὶ φιλοτίμῳ * * Kvičala 23 λύπῃ Hermann 24 ὀρθώσαντ' olim coniciebam

34—42 delet, lacunam post v. 33 statuens, England

41 κἀκ τῶν Naber 43 fort. τί νέον περὶ σοί, βασιλεῦ, τί νέον; παρὰ σοί Porson 47 sq. πέμπειν . . τε δικαιοῖ Hermann, πέμπειν . . τ' ἐδικαίου Herwerden 48 σοὶ νυμφοκόμον Bothe Post 48 lacunam statuit, versibus 49—114 ante v. 1 transpositis, in quibus pro 110—114 scribit ⟨γέροντι δώσω πρὸς Κλυταιμνήστραν φέρειν⟩· πιστὸς γὰρ ἀλόχῳ τοῖς τ' ἐμοῖς ἐστιν δόμοις Hartung, item Hermann, qui 108—114 sic scribit: ἔγνων . . μεταγράφω κατ' εὐφρόνην | ἐς τήνδε δέλτον, ἣν Κλυταιμνήστρᾳ λάθρᾳ | πέμψω πρὸς Ἄργος. ἃ δὲ κέκευθεν ἐν πτυχαῖς, | φράσω γέροντι, τὸν τάδ' ἐκπονεῖν θέλω. | πιστὸς . . ἐμοῖς ἐστιν δόμοις, item England, qui 110—114 spurios iudicat 49—114 et 117 sq. Euripidi minori tribuit Dindorf

53 φόνος] φθόνος Markland 56 τύχης θ' Markland

62 τῷ συναμυνεῖν, εἴ τίς νιν ἐκ Heimsoeth 63 ἔχοντα νοσφίζοι Herwerden | ἀπώσειεν olim coniciebam 64 sq. delet Klinkenberg, 65—69 Hermann 66 εὖ δέ πως] εὖ δή πως Heath, ἐμπέδως Nauck, ὧδέ πως Klotz 68 διδοὺς Elmsley 69 ὅπου Heath, ὅτῳ Boissonade | ὅτου πνοαί σφ' ἥκοιεν Kayser | versum delet Klinkenberg

70 *ὡς δὲ* Hermann 71 *Φρυγῶν ⟨Πριάμου γόνος⟩*, deleto v. 72, Klinkenberg, *Φρυγῶν ἀτάσθαλος*, item deleto v. 72, F. Gu. Schmidt 72 *κρίνων ποθ'* Fecht | *ἔχει*] *λέγει* Nauck 73 *μὲν*] *μάλ'* Burges 74 delet Burges | *χρυσῷ δὲ* Markland 76 *λαθὼν* Markland | *ἔκδημον δόμων*, deletis v. 77—79, Klinkenberg 77 (*οἰστρῶν ἄμμορος* vel *οἰστρῷ κἄμμορος* Kvičala) | etiam *πόρον* vel *πόρῳ* vel *τορῶς* Markland, *μόγῳ* Musgrave, *πόθῳ* Toup ('quod si probabis, praeterea legendum *οἰστρηθείς*' Gaisford), *ἔρῳ* Burges, *μόρον* Bremi, *πρόμων* Hermann, *μένος* Matthiae, *μολών* M. Seyffert, *νομόν* Faust

80 *δόρυ* Markland 83 *ἵπποις θ' ὅπλοισίν θ'* Hartung, qui olim versum delebat 84 *κἀμὸν στρατηγεῖν κρᾶτα* Seidler, *κᾆτα στρατηγεῖν τόνδε* Camper, *κᾆτα στρατηγεῖν μὲν ἐμὲ* Vitelli, *κᾆτα στρατηγεῖν κἀμὲ* England | *στρατηγήσοντα* vel *στρατηλατοῦντα* Markland, *στρατοῦ γ' ἄνακτα* Jacobs | *κᾆτα*] *κάρτα* Heath, *πᾶσι* Reiske, *τἄκρα* Musgrave, *κοινὰ* Hartung, *πάντα* F. Gu. Schmidt, *ὅπλα τὰ* (olim *ὕπατα*) Weil, *πρῶτα* Rauchenstein, *ταῦτα* Madvig, *λεκτὰ τὰ* C. Busche, *καὶ κατὰ* C. Hude, *ξυνὰ* Tucker, *εἶτα* Gloël 85 *σύγγονόν τε* Reiske 87 *δὲ*] *γὰρ* Markland 88 *καθ' Ἑλλάδα* Burges 89 *κεχρημένῳ* Hemsterhuys, *λελημμένοις* Nauck

92 delet Klinkenberg 93 *θύσασιν οὐκ* Klinkenberg 96 *τλὰς τήν γ' ἐμὴν κατακτανεῖν* Hilberg

100 *πέμπειν*] *ἄγειν* Elmsley 102 *θέλει* Mehler 104—114 delet Klinkenberg 105 *ἀντιπαρθένου* Reiske, *ἀρτιπαρθένου* Heath, etiam *ἀμφὶ παρθένου* Hennig | *ἀντὶ παρθένου γάμου* Bohnhoff | versum delet Herwerden 107 *Κάλχας τ'* Hennig 107 sq. etiam *ἔγωγ' Ὀδυσσεὺς Μενέλεως Κάλχας θ'· ἃ δ' οὐκ ἔγνων τότ' ὀρθῶς, μεταγράφω καλῶς πάλιν* Stadtmueller | *Μενέλεώς τ' ἐγώ θ'. ἃ δ' οὐ* | *καλῶς τότ', αὖθις* Vitelli 108 *μεταγράφω βελτίονα* Hartung, *μεταγράφω γ' ἄλλως τὰ νῦν* F. Gu. Schmidt, *μεταγράφω πάντως πάλιν* C. Busche, fort. *μεταγράφω παλίντροπα* 109 *εὐφρόνην ἅμα* Fix, *εὐφρόνην λάθρα* Hartung

117 sq. delet Vitelli

120 *κολπώδη πέρατ'* Hartung 121 *καὖλιν* Markland | *Αὖλιν ἀκλύσταν τ'* Musgrave, *Αὐλίν τε κλυτάν* Lobeck 122 *δὴ*] *τῆς* Reiske 122 sq. *εἰς ἄλλας γὰρ δαίσομεν ὥρας παιδὸς τῆς σῆς ὑμεναίους* anonymus, *εἰς ἄλλας γὰρ δὴ παιδὸς δαίσομεν ὥρας ὑμεναίους* Herwerden, *εἰς ..γὰρ δεῖ παιδὸς δαῖσαί μ' ὑμεναίους* Stadtmueller 123 *παιδὸς δαίσεις ὑμεναίους* Rauchenstein, *δαίσομεν αὐτῆς ὑμεναίους* Vitelli | (*διοίσομεν* Erasmus) 125 sqq. *ἐπαρεῖ; τόδε καὶ δεινὸν σοί, σῇ τ' ἀλόχῳ σήμαιν' κτέ.* England 126 sq. *σοὶ σῇ τ' ἀλόχῳ τόδε δεινόν* (ceteris deletis) Hermann 127 *τόδε καὶ δεινόν* Agamemnoni tribuit Musgrave *δεινόν. σήμαιν'* Markland

130—132 *κεινοῖς ..οἱ δώσειν λέκτροις* Weil 132 *εὐνὰς*] *ζεύγλας* Musgrave 134 sq. *οὕτω τῷ θεᾶς ..Δαναοῖς;* Markland, *οὐ τῷ τῆς θεᾶς ..Δαναοῖς;* J. B. Hutter, fort. *ὅστις τῷ θεᾶς ..Δαναοῖς* 138 fort. *πίπτων εἰς*

145 *μή τοι* Heath 149 post 152 transponit Hermann, delet Monk *κλῄζων* Merlo | *ὅρμα* Markland, *ἐξόρμους* olim Hermann, *ἐξορμῶν* vel *ἐξώπιος* olim Vitelli. Nonnulla ante 150 excidisse conicit Boissonade 149 sq. *κλήθρων δ' ἐξείσαις ἤν νιν* Vitelli, *κλήθρων δ' ἔξω φρουρᾶς ἤν οὖν* vel *κλήθρων δ' ἐξαράσαις ἤν νιν* Stadtmueller 149 sqq. *κλήθρων*

δ' ἐξόρμοις ἣν γάρ νιν πομπαῖς ἀντήσῃς, πάλιν ἐσορμάσεις τοὺς χαλινούς Bothe, κλήθρων ἐξόρμοις ἣν δ' αὖ σφιν πομποῖς τ' ἀντήσῃς, πάλιν ἐξόρμα, τούς γε χαλινοὺς Camper

150 σαῖς γὰρ πομπαῖς ἀντήσας νιν H. Buchholtz | ἥν σφιν vel ἣν νῦν Markland, ἣν σὺν Klotz, ἣν οὖν Weil, ἥν που Rauchenstein, ἣν ταῖς England | νιν delet Hermann 150 sq. ἣν γὰρ πρὶν . . ἐξόρμα κεῖσε χαλινούς Schoene, ἤδη γ' ἣν πομπαῖς . . πάλιν εἶφ' ὁρμᾶν σεισιχαλίνους Tucker 151 πάλιν ἐξορίσεις τῶνδε χαλινούς Bremi | ἐξόρμους σεῖε Hermann, ἐξ ὁρμᾶς σεῖε Weil, ὅρμησον, σεῖε England, ὁρμασάσαισι (et 152 ἴει) Bohnhoff, ἄψορρον σεῖε vel ἐξόρμα κεῖσε Stadtmueller 152 νιν ἱεὶς, deleto νιν in v. 150, Monk | θεμέλας Welcker, θεμέθλοις Bohnhoff 157 λάμπει δ' Ἠώς Kirchhoff, λάμπουσ' Ἠώς delet Paley

161 δ' οὐδεὶς ὄλβιος εἰς τέλος Nauck 163—302 recentiori poetae tribuebat olim Hermann El. doctr. metr. p. 547 et 725 167 στενόπορον Markland 169 (ἀγχίαλον Monk)

171—184 delet Dindorf 171 (ὡς ἂν ἰδοίμαν Markland) 171 delet et 172—184 post 191 transponit, scribens 173—178 ἃς ἐπὶ Τροίαν Ἀγαμέμνων στέλλει τιμωροὺς Ἑλένας et 196—202 πεσσῶν μορφαῖς ἡδομένους πολυπλόκοις Παλαμήδεά τε (ceteris expunctis), delens etiam v. 192, nunc nescio quis 172 Ἀχαιῶν δέ Monk, Ἀτρειδᾶν τε Camper, ἀρήων τε Hermann, ἀλκαίων τε Fix 172 sq. Ἀχαιῶν . . ἡμιθέων delet Hartung, Ἀτρειδᾶν . . ἀντιθέων scribit Fritzsche 173 ἃς Hermann 173 sq. αἷς ἐπὶ Τρῳάς τ' ἐλάτᾳ χιλιοναύτᾳ et 178 ἐπὶ τάν θ' Camper

183 ἔριν ἔκρινε μορφᾶς ἂν Porson 188 νεοθαλῆ Blaydes

192—302 delet Dindorf 193 delet Hartung 194 τῆς (τᾶς Elmsley) Σαλαμῖνος Brodeau, τοὺς Σαλαμῖνος Hermann, τοῖς Σαλαμίνοις Dindorf 195 πρῶτ' ἐπὶ θάκοις Hartung 198 ἔτεκε Monk

200 κεχαρημένον] κάτοχον Monk 201 Ἄρεως (et 180 ἔλαβεν) sunt qui scribant 206 τὸν delet Bothe 206—215 τὸν . . λαιψηροδρόμαν Ἀχιλῆ, τὸν . . ἐξοπόνασεν, ὃν εἶδον ἐπ' αἰγιαλοῖς παρά τε κροκάλαισιν ἅμιλλαν ἔχοντα δρόμου σὺν ὅπλοισι ποδοῖν περὶ νίκας πρὸς τέτρωρον ἅρμα = 216—230 ὁ διφρηλάτας δ' ἐβοᾶτ' . . οὓ καλλίστους ἰδόμαν πώλους πυρσότριχας . . ἁρματείους statuit Hermann 207 λαιψηρόδρομόν τ' Ἀχιλῆ Paley | Ἀχιλῆα delet Hartung 208 τὸν Θέτις Hartung

210 εἶδον ἐν αἰγιαλοῖς Fritzsche 210 sq. ἴδον αἰγιαλοῖς παρά τε κροκάλαις κτἑ. vel εἶδον ἐπ' αἰγιαλοῖς παρά τε κροκάλαις κτἑ. vel εἶδον ἐπ' αἰγιαλοῖς παρά τε κροκάλαισιν ἔχοντα δρόμον σὺν ὅπλοισιν Hermann | αἰγιαλοῖς παρὰ κροκάλαις τε Monk 211 παρά γε C. Busche | παρὰ κροκάλοις Hartung 215 εἱλίσσων Fritzsche | ἑλίσσων περὶ νύσσας Musgrave (malim νύσσαν) 219 χρυσοδαιδάλτοις Tyrwhitt

221 μέσσους Heath 221—223 interpolatori tribuerit Hermann 224 ἀντήρης καμπαῖσι δραμών, versu post 226 transposito, Hartung

233 ὄψιν] ἦσιν Heimsoeth 234 μείλιον Barnes, μείλιχον Markland, μεῖλιν Weil, μελίφρον' England | μᾶλλον ἀδονᾶν Hermann, μείλιχον χαράν Heimsoeth 236 πλάταις Bothe 237 post 238 ponit Weil

240 θεαί delet Madvig 241 πρύμνας Pierson | Ἀχιλλέου Boeckh 245 παῖς ἦν, ὃν τρέφει Ταλαὸς πατήρ Markland | ὅν τε Herwerden 249 θεὰν] θοὰν Weil

251 (ἅρμασ' εὔθετον vel ἄνθετον Musgrave) | ἅρμασιν θετὸν] εὔθετον Madvig, ἔρμα τ' εὔθετον Heimsoeth | θετὸν] θοὰν Firnhaber, θετὰν

Bothe, *θετήν* olim Nauck, *θεάν* Weil 252 *τε*] *τι* Markland, *γε* Musgrave 253 *τὸ δὲ Βοιωτῶν ὅπλισμα* Hermann | *Λόγων δ' ἐξόπλισμα πόντιον* (*ἐκ* 265 relinquens) Weil

261 *Φωκίδος τ'* Markland | *δ' ἀπὸ*] *δίοπος* Musgrave 262 *Λοκρὸς δὲ* Scaliger, *Λοκρᾶς τε* Madvig | *Λοκροῖς δ' ἔτασσ'* Musgrave, *Λοκροῖσι τοῖσδ'* Firnhaber 265 *ἐκ γαίας δὲ* Heimsoeth 266 *Ἀτρέως παῖς* Hermann 268 *σὺν δ' ἄδραστος ἦν* Tyrwhitt, *σῆμ' Ἄδραστος ἦν* F. G. Schoene, *σὺν δ' ἄρ' αὐτὸς ἦν* Mehlhorn, *σὺν δ' ἄθραυστος ἦν* M. Seyffert, *σὺν δ' ἄτρεστος ἦν* Palmer, *συνδυαστὸς ὢν* Tucker 269 *ὡς φίλ' ὠφελῶν* F. G. Schoene

272 *Ἑλλὰς*] *Ἑλένας* Vitz, fort. *αὖθις* 275 *πρύμναισι* Markland 277 *Ἐνιάνων* olim Nauck 277 sqq. *Αἰνιάνων δὲ δωδεκάστολοι νᾶες ἦσαν ⟨ἔκ τε Περραιβίας⟩, ὧν.. λεώς· Εὐρύτου δ'.. τῶνδ' ⟨ἔκγονος κλυτός, σὺν τρισὶν τέταρτος ὢν ταξιάρχοισι⟩. λευκήρετμον δ' ⟨ἔτασσ'⟩ Ἄρη Τάφιον ἡγεμὼν Μέγης, Φυλέως λόχευμα, τὰς Ἐχίνας λιπὼν ⟨θοαῖς ναυσὶν⟩ νήσους.. ἀπροσφόρους* Hermann 278 *Γουνεὺς ἄναξ* L. Dindorf

281 sq. *τοὺς Ἐπειοὺς πᾶς ὠνόμαζ' ἐκεῖ λεώς· Εὐρύτου παῖς δ' ἄνασσε* F. G. Schoene 283 *λευκηρέτμων δ' ἄρα Ταφίων ἡγεμὼν* Tyrwhitt 284 *Τάφιον*] *Θάλπιος* Leopard | *εἶδον ὧν* Reiske, *ἦγον ὧν* Firnhaber, *ἡγήτωρ* F. G. Schoene | *ἄνασσε*] *νώμασε* Musgrave 286 *τὰς Ἐχίνας ἐκλιπὼν* Vitelli | *λιπὼν ⟨ἐπηύθυνεν⟩* Herwerden 289 sqq. *⟨Λαρτίου παῖς δὲ⟩ δεξιῷ κέρας λαιὸν ⟨ὃς⟩ ξυνᾶγε, τῶν ἆσσον ὥρμει πλάταις· Αἴας δ' ὁ Σαλαμῖνος ἔντροφος, ἐσχάταισι συμπλέκων κτέ.* Hermann

290 *λαιῷ ξύναγε δεξιὸν κέρας* L. Dindorf 290 sq. *δεξιὸν πρὸς κέρας ὃς τὸ λαιὸν ξυνᾶγε* (vel *κέρας ὃς τὸ λαιὸν ξυνᾶγε*), *τῶν ἆσσον ὥρμει πλάτας* F. G. Schoene 293—295 *ὡς.. λεών* delet Weil 294 sq. *ἐνθάδ' ἄϊον καὶ ναυβάταν εἰδόμαν πόρευμα*, deletis v. 299 sq., Bothe 297 *βαρβάρους ⟨γε⟩* Maltby Post 298 lacunam statuit Musgrave 299 *ἔνθα δάϊον* Scaliger 299 sq. *ἔνθα δ' εἰδόμαν τὸ πᾶν νάϊον στράτευμα* Paley

301 *κλείουσα* Beck | *ἃ κατιδοῦσ' ἀγακλύτου* L. Dindorf | etiam *σύγκλυδος* G. Dindorf 302 *μνήμῃ* Markland Ante 303 anapaestos aliquot excidisse putat Hermann 306 *πράσσοις γ'* Mekler 307 *σὲ* Hartung 308 *οὐδὲ σὲ φέρειν γ' ἅπασιν* Elmsley, *οὐ δεῖ φέρειν σε πᾶσιν* Bothe

310 *μεθείην* Dindorf 315 *βίᾳ*] *ἔχει*, deleto v. 316, England 317 *τίς δέ γ'* vel *τίς δ' ὅδ'* (vel *ὅ γ'*) Markland, *τίς δ' ὅδ'* probat Boeckh | *ἔα, τίς ἐν πύλαισι* Bremi 318 *καιριώτερος κλύειν* Nauck 319 post 317 transponit (318 seni tribuens) Bothe

321 *ὠτρέως* i. e. *ὁ Ἀτρέως* Markland 322 *ἐργμάτων* vel *πραγμάτων* Markland, *ῥαμμάτων* Gomperz 323 *ἀπαλλάξω* Reiske 324 *πάντα* Vitelli 326 *ἃ σὺ*] *ὡς* Paley

330 fort. *τὸ βουλόμενον ἔκνιζε* 331 *δείν', εἰ τὸν* Hermann | *ἐάσομεν* Firnhaber, *ἐᾷς ἐμέ* Nauck 333 *εἰ κεκόμψευσαι* (vel *κεκόμψευται*), *πονηρὸν* Markland, *εὖ κεκόμψευσαι πονηρά* Monk | *ἐπὶ φθόνον* Musgrave 334 *νοῦς δ' ὁ μὴ βέβαιος* Hense, *νοῦς δὲ σοῦ βέβαιος* Hennig | *οὐ βέβαιον ἄδικος* England | *χρῆμα, καὶ σαφὴς* Hennig | *κοὐ σοφοῖς φίλον* Nauck 335 *βούλομαι δὲ δή σ' ἐλέγξαι* olim Nauck, *βούλομαι δ' ἐγώ σ' ἐλέγξαι* Kirchhoff, *ἀλλὰ βούλομαι σ' ἐλέγξαι* Hense | *μή γ'* Bremi 335 sq. *κεἰ σὺ τῆς ὀργῆς ὕπο ἀποτρέπῃ.. οὐκ ἐπαινέσω* (vel *οὔ*

ποτ' αἰνέσω) λίαν σ' ἐγώ Markland 336 οὔτ' εἰ κατακναίω λίαν σ' ἐγώ Tyrwhitt, οὔτ' αὖ σ' ἐκτενῶ λίαν ἐγώ Blomfield, οὔτοι γὰρ αἰνῶ λίαν σ' ἐγὼ Struchtmeier, οὐδ' εἰ καινῶ λίαν σ' ἐγώ Matthiae, οὔτ' οὖν ἐκτενῶ λίαν ἐγώ Elmsley, οὔτ' αὖ σ' ἀλγυνῶ λίαν ἐγώ Monk | κατανοῶ Bothe (οὐδ' ἣν ἐκτενῶ λίαν λόγον, lacunam post hunc v. statuens, Paley) 338 τῷ λέγειν μὲν . . τῷ δὲ φαίνεσθαι Nauck | οὐχὶ] οὔτι Lenting | τῇ δ' ἀληθείᾳ θέλων Reiske | θέλων] λαθών Naber 339 etiam ἦσθ', ἁπάσης Markland

342 τὸ περίτιμον Rauchenstein 343 μεταλαβὼν Cobet 346 μεγάλα] κεδνὰ olim coniciebam 347 τότε βέβαιον εἶναι καὶ μάλιστα Hermann

350 αὖθις ὡς ἐς Αὐλίδ' ἦλθες χὼ Kayser | (ἐν Αὐλίδ' ἥμεθ' Sitzler) ἦλθες αὐτὸς Monk | ἦλθεν αὐτίχ' ὅδε Kirchhoff, ἦλθε ναύτης ὅδε England | στρατὸς] ἀγὸς Weil 351 οὐδὲν ἦν olim Weil, οὐδ' ἐνεῖσθ' Vitelli, οὐδὲν ἦρ' vel οὐκ ἀπῆρ' Sitzler | versum post 357 collocat Hartung, post 355 olim transponebat Weil 352 πομπῆς] fort. πνοῆς 353 ὡς διήγγελλον F. G. Schoene | πονεῖν] πολεῖν vel μένειν F. Gu. Schmidt 354 sq. delet Hermann 355 Πριάμου τε πεδία μὴ ἐμπλήσας Heath | ἐμπλήσοις Blomfield, ἐμπλήσαις Lenting, ἐμπλήσων Matthiae, ἐμπιπλάς Hennig 356 τίνα πόρον δ' εὕρω ποθέν; Matthiae, τίνα πόρον τέμω πόθεν; Kirchhoff, τίνα πόρον τραπώμεθα; Kayser, τίνα πόρον κίχω πόθεν; Herwerden, τίνα πόρον πόρω πόθεν; olim coniciebam 357 delet Hermann | στερέντα μ' Paley 359 delet Nauck 359 sq. καὶ πλοῦν . . ἄσμενος delet England

Inter 362 et 365 nonnihil excidisse putat Nauck 363 λέληθας Blomfield | γραφάς] στροφάς Reiske 364 οὐκέτι] οὐκ αὖ Paley | σῆς ἐσόμενος· ἀλλά γε (τοι Weil) Heimsoeth | μάλιστά γε Agamemnoni tribuit Bothe, κάλλιστά γε L. Dindorf, μάλιστά γ' ὤν Hermann, μάλιστά γ' οὔ Hennig, μὴ ἀλλ' οἶσθά (vel ἴσθι) γε L. Schmidt 365 ante 363 transponit Monk, delet Hennig | τάδ'] τότ' England 366 δή τοι Hermann 366—369 delent Rauchenstein et L. Dindorf 367 ἐκνοοῦσ' Herwerden | ἔχοντες εἶτ' αὖτ' ἐξεχώρησαν F. G. Schoene 368 ἐκδίκως Paley 369 πόλιν] λόγον R. Prinz

370 μάλιστ'] τύχην Reiske 370—375 delet L. Dindorf 372 ἐξαφήσει Markland | κόρην] κάκην Nauck 373 μηδέν' ἄρα Nauck | μηδέν' οὗ χρέους, postea μηδέν' ἂν κράτους Hermann, μηδέν' οὖν γένους Monk (γένους iam Reiske), μή τι χρημάτων Paley, μηδενὸς χρέους Kvičala | μηδέν' ἀγνοίας Klotz | κήδους Musgrave, χειρῶν Vitelli, κλέους Holzner, χάους Ellis, χάριτος olim coniciebam | θεῖμεν Hennig et Kvičala 374 delet Hennig 375 ὡς πόλεως ἄρχων Hartung | ἄρχων] ἀρχῶν Weil | πόλεος ὡς ἀνήρ τις ἀρχήν, ξένεσιν ἦν μὴ ἔχων τύχῃ olim Weil 376 sq. γίγνεσθαι μάχας ἔριν θ' . . εἰς λόγους Herwerden 378 κακῶς μέν, βραχέα δ', οὐ λίαν vel κακῶς οὔ Hermann 378 sq. βραχέα δ' οὐδὲ διὰ μένος βλέφαρα . . αἴρων F. Gu. Schmidt

380 ὡς ἀδελφὸν ὄντ' ἀνὴρ οὐκ αἰσχρὸς αἰδεῖσθαι φιλεῖ Kvičala | ἀδελφόν· συγγενῆ γὰρ Stadtmueller | αἰδεῖται φίλους F. Gu. Schmidt 382 λέκτρα γ' ἆρ' ἐρᾷς λαβεῖν Burges, λέκτρ' ἐρᾷς χρήστ' ἂν λαβεῖν Bothe (mallem ἀναλαβεῖν), λέκτρ' ἐρᾷς χρηστῶν (vel χρηστῆς) λαβεῖν Elmsley, λέκτρ' ἐρᾷς χρῄζων λαβεῖν Hermann, λέκτρ' ἐρᾷς (χῆρος vel) κοίτη λαβεῖν Hartung, λέκτρ' ἕτερα σὺ λῇς λαβεῖν F. Gu. Schmidt, λέκτρ'

ἐρᾷς χεροῖν λαβεῖν Stadtmueller, *λέκτρα χρῇς πάλιν λαβεῖν* olim coniciebam 382 sq. verba *λέκτρα . . παρασχεῖν* delet, scribens *τῶν γάρ*, Schliack 385 *τὸ φιλότεκνον* Kayser 388 *ἀλλ' ἐγὼ* Monk

390 *τῆς τύχης* Markland | *τιθέντος εὖ* Reiske 392 *ἦγε δ' ἐλπὶς* Matthiae, *ἡ γὰρ ἐλπὶς* Hennig | *ἡ δὲ Κύπρις ἔμηνέ νιν θεὸς* Burges, *ἦγε δ' ἐλπίς, ὀλομένη* (vel *αἱμύλη*) *θεός* Hermann | *ἥδε γ' ἐλπὶς ὥρμαινεν φρένας* Badham, *ἡ δέ σφ' ἐλπὶς ὥρμαινεν θεὸς* Herwerden | *οἶμαί, γ' εὐνίδος*, lacunam post hunc v. statuens, Markland, *οἶμαι καὶ πόθος* olim coniciebam 392 sq. *ἡ δέ γ' ἐλπὶς εὐμαρὴς θεὸς ἐξέπραξεν* Holzner | *ἦραν δ' ὅπλα κοίν' αἰδοῖ θεῶν, κἀξέπεισε μᾶλλον ὅρκος ἢ* F. Gu. Schmidt 393 *κἀξέπραξε τοῦτο* Burges | *μᾶλλον ἢ σὲ καὶ τὸ σὸν σθένειν* Hermann 394 *στράτευέ γ', οὔ μοι, σῇ δὲ μωρίᾳ φρενῶν* Markland, *στράτευ'· ἐγῷμαι, μωρίαν εἴσει φρενῶν* Hermann (*μωρίαν δ' εἴσῃ φρενῶν* Heath), *στράτευέ γ', οἶμαι, σῇ γε μωρίᾳ φρενῶν* Fix, *στράτευ' ὅποι καὶ* (*ὅποι μὴ* Doederlein) *δεῖ σε, μωρίᾳ φρενῶν* vel *στράτευ' ὅποι δεῖ· μωρίαν δ' εἴσει φρενῶν* Hartung, *στράτευ'· ἔτ', οἶμαι, μωρίαν εἴσει φρενῶν* M. Seyffert 394ª *ἀλλὰ συγχεῖσθαι θέλει* Gomperz | *συνιέναι*] *συνολλύναι* Burges | versum delet Bremi 395 *ὅρκοις*, deleto versu 394ª, Badham 396 *πῶς τὸ σὸν* Hermann, *γ' ἢ τὸ σὸν* Hartung 396 sq. *καὶ τὸ σὸν . . τιμωρίᾳ* Monk 397 *παρὰ δίκης τ' ἔσται* F. G. Schoene

400 *βραχέα ταῦτά σοι* Nauck | *σαφῆ τε κἄνδικα* Weil, *σαφῆ κἀκ καρδίας* F. Gu. Schmidt 403 *καλῶς λέγουσι* F. Gu. Schmidt 404 *φίλους ἂν οὐχὶ κεκτήμην* Elmsley | *κέκτημαι* Monk 406 delet Th. Miller 407 *συσσωφρονεῖν, οὐ συννοσεῖν σοι βούλομαι* Hartung, *συνσωφρονεῖν τἄρ' οὐχὶ . . ἔφυν* England | *βουλόμεσθ' οὐ* Fix, *βούλομαι κοὐ* olim Hartung, *θέλομεν, ἀλλ' οὐ* vel *βουλόμενος οὐ* Vitelli, *καλὸν ἔμ', ἀλλ' οὐ* Stadtmueller | *συνσωφρονεῖν βουλόμενος ἀλλ' οὐ* Weil

410 *ἆρ' οὐ δοκεῖ σοι* Blomfield | *δοκῶ* C. Hude 416 delet Hartung 417 *σῆς*] *τῆς* F. G. Schoene 418 *ὥς τι τερφθείης* Hermann, *ὡς σὺ τερφθείης* Monk, *ὥστ' ἂν ἡσθείης* Hennig, *ᾧ γε τερφθείης* olim Weil, *ὃν* (vel *ᾧ*) *σὺ τερφθείης* Rauchenstein | *εἴς τε τέρψιν εἶ σφ' ἰδών* Stadtmueller

421 *χηλόπουν* Hennig 422 *αὗταί γε πώλοις* Markland, *αὐτοῖσι πώλοις* Porson, *ἵπποι τε πῶλοί τ'* Hennig, *δμῶές τε πῶλοί τ'* Rauchenstein 423 *ἀφεῖμεν* Hennig | *καθίεμεν τάσδ'* Musgrave 425 *πέπυσται δὲ* Hartung 429 *βροτῶν* Monk

435 delet Hermann 436 *στεφανοῦ τε* Markland | *στεφανοῦ δὲ κρᾶτ', αὐτός τε Μενέλεώς τ' ἄναξ* Hennig | versum aut spurium aut corruptum putat Nauck | *καὶ σὺ Μενέλεώς τ' ἄναξ* olim Hermann, *καὶ σὺ καὶ Μενέλεως ἄναξ* Hartung 436 sq *στεφανοῦσθε φύλλοις κρᾶτα καὶ κατὰ στέγας* (ceteris deletis) Hermann

441 *ἄλλ' ἐώσῃς* Lenting, *ἄλλα δούσῃς* Herwerden 443 delet L. Dindorf 447 *αὐτοῖς*] *φαύλοις* Stadtmueller 448 *φύσιν*] *φυγεῖν* Lenting 448 sq. *οἱ δὲ γενναῖοι φύσιν ἅπαντα ταῦτα προστάτην κτέ.* F. G. Schoene 449 *ἀπῳδὰ* vel *ἀπευκτὰ ταῦτα* Canter, *πρέποντα ταῦτα* (et antea *οὐ δὲ γενναίῳ*) Markland, *ἄτακτα ταῦτα* Jacobs, *ἄναντα ταῦτα* Lipsius, *ἀποίητα ταῦτα* Bothe, *ἄπαρνα ταῦτα* Weston, *ἄπεστι ταῦτα* Kayser

452 *αἰδοῦμαι*] *οὐ δύναμαι* Markland, *ἀδυνατῶ* Musgrave, etiam

οὐκ ἔχω Dobree, *ἀσχάλλω* Kayser, *ἀδύνατος* olim conicіebam, *ἄχθομαι* Stadtmueller 456 *κακοῖσι τοῖς πάρος* Fix | *ἅ μοι πάρ', ὡς* Bothe 459 *δράσουσ'* Weil

461 *῞Αιδῃ . . νυμφεύσω* Prinz 464 delet Hennig 466 *οὐ συνετὰ συνετοῖς* Pierson, *ἀσύνετα συνετῶς* Bothe 468 *γήμας ὁ Πάρις ὃς πάντα μ' εἴργασται τάδε* Reiske, *γήμας ὁ Πριάμου παῖς μ' ὃς εἴργασται τάδε* Arnaldus | etiam *ὅ μ'* Heath | versum delet Hartung 469 sq. *γυναῖκα καὶ ξένην πρέπει τυράννων συμφορὰς* F. Gu. Schmidt

470 *ἀνδρῶν τυράννων συμφορὰς* England 476 *μὴ ἐπίπλαστον* Nauck

480 *οὓς εἰς σ' ἔτεινον* Wakefield | *δεινός εἰμ' ἔθ'* Herwerden 481 *ἀποκτεῖναι τέκνα* Elmsley 484 delet England 489 *πρίν· τὸ πρᾶγμα δ'* Barnes

491 *τέ μοὔλεος* Madvig 498 *κόρης μοι . . μέτεστι σῆς* Weil | *μέτεστί μοι* Markland, *μέγ' ἐστί σοι* Tucker 498 sq. delet Prinz 499 *μή τοι* Musgrave

500 *εἰ δ' ἐς* Hermann 501 *εἰκότα* Hartung 502 *στέργειν μεταπεσών* Hartung 502 sq. *κακοῦ τόδε* | *τρόποισι χρῆσθαι* England 504 *γενναῖα λέξας* Pierson 505 *πρέπονθ' ἃ . . καταισχύνει* L. Schmidt | *προγόνους δ'* Hermann | *καταισχύνας* Hartung 508—510 choro tribuit Burges, versui 503 subiungit Stadtmueller 509 *δωμάτων*] *λημμάτων* Semitelos, fort. *χρημάτων*

513 *τίς δ' ἄν σ' ἀναγκάσειε τὴν* (deleto *πῶς*) Hermann 515 *῎Αργος*] *οἴκους* Markland | etiam *ἀποστέλλῃς* Markland | *ἢν ἀποστέλλῃς νιν εἰς ῎Αργος πάλιν* Bothe, *ἢν ἐς ῎Αργος νῦν ἀποστείλῃς πάλιν* olim Nauck 516 *θέλοιμι* Burges 519 *θάνῃ γε*] *φθάνῃς γε* Jacobs, *φθαρῇ γε* Schrader, *σανῇ γε* Hermann, *ἁλῷ γε* Stadtmueller, *σφ' ἀπείργῃς* vel *λάβῃς σφε* Holzner | *σφε θέλγῃς πρόσθε* vel *ἕλῃς δώροις σφε* F. Gu. Schmidt

520 *πᾶν*] *γὰρ* Hartung 521 *κοὐδ' ἕν τι χρηστόν* Weil | *ἀρεστὸν* Nauck (*κοὐδενὶ ἀρεστόν* Reiske) | *ἀπόν γ' ἄχρηστον* Hartman | *καὶ δρᾶν ἄχρηστον κοὐδὲ χρήσιμον* Weil | *οὔποτ' οὐδαμοῦ παρόν* Herwerden | *χρήσιμόν τι δρῶν* F. Gu. Schmidt | *πάρα* Monk, *πορόν* Goram | *κοὐδέν γε χρηστόν, ἀλλὰ χρήσιμον θανόν* Rauchenstein 522 *δέδορκας* Markland 523 *πῶς ἂν ὑπολάβοιν λόγον* Vitelli 527 *ἐνέχεται*] *ἄρχεται* England 528 *οὔκουν δοκεῖς* Musgrave, *τοίγαρ δόκει* Weil

530 *ἐψευσάμην* anonymus, *ἐψεύσομαι* Kidd, *φεύξομαι* Nauck, *ἀπεύχομαι* vel *ἀνεύχομαι* Herwerden 530 sq. *φείδομαι . . θύειν* Naber 531 *ὃς*] *οὐ* Reiske, *ὡς* olim Nauck 531—535 *᾿Αρτέμιδι θύσειν· ὃς ξυναρπάσας κόρην σφάξαι κελεύσει κἂν θέλω κἂν μὴ θέλω* (ceteris deletis) Hermann Post 534 lacunam statuit Hennig, qui 535 suspectum habet 535 *ξυναρπάσονται* Elmsley 537 *ἠμπόλημαι* Kirchhoff, *ἠπάτημαι* Hartung | *τὰ νῦν κακά* L. Sybel | *ὅσ' ἠμπόλημαι πρὸς θεῶν τὰ νῦν κακά* anonymus 537 sq. *πρὸς δὲ* vel | *πρὸς θεῶν τὰ νῦν τάδε εὖ μοι φύλαξον* Weil 538 *ἓν δ' εὖ φύλαξον* F. Gu. Schmidt | *φύλαξαι* Headlam

540 *λαβών*] *λαθών* Prinz 541 *χὡς ἐπ' ὀλιγίστοις* Herwerden 547 *μαινομένων* Reiske, *μέλομεν* Canter, *γέμομεν* Musgrave, *μένομεν* Bothe, *μελομένων* vel *παρακόπων* (vel *παραφρόνων* vel *παραφόρων*) Hermann | *ὅτι* Bothe, *ὅτε* Rauchenstein 548 *῎Ερωσι χρυσοκόμαις* vel *῎Ερωτι χρυσοκόμᾳ* Bothe 549 *ἐντείνει τᾶν* Markland

552 *ἀπό νιν εἴργοις ἁμετέρων* Nauck, *ἀπαγάγοις νιν ἁμετέρων* F. Gu. Schmidt 553 *Κύπρι, καταυλιστὰν θαλάμων* Hermann 554 sq. *εἴη μέν, μετρία δέ πώς μοι χάρις* Hartung cl. Plut. Mor. p. 132 B 556 *μετάσχοιμι* Faehse, *μετά τ' ἔχοιμι* olim Hennig, *μετέχοιμ' ἴσας* Bremi, *τύχοιμι μέσας* Stadtmueller 559 *μετάτροποι* Musgrave, etiam *ποικίλοι* Hoepfner, *διαπρεπεῖς* Bothe

561 *παιδευομένων* (vel *αἵ παιδευμένοις*) Monk 563 *φέρουσιν εἰς ἀρετάν* Heath 563 sqq. *σοφίαν πάντ' ἐξαλλάσσουσαν ἔχει χάριν, ὑπὸ γνώμᾳ τ'* Monk 564 *πᾶν τ'* England 566 sqq. *ἔνθεν* Monk | *δόξαν ἔχει . . βιοτά* Hartung, *δόξα φέρειν . . βιοτάν* Weil, *δόξ' ἀνάγει 'ς κλέος . . βιοτάν* Vitelli 567 *ἀκήρατον* Herwerden | *βιότου* Reiske, *βιοτᾶς* Monk 569 *γυναιξίν τε κατ' Ἀφροδίταν* Hartung | *κατὰ κλῆθρα* C. Busche

570 *κρυπτάν*] *ἁγνάν* Rauchenstein, *κρυπτάν τ'* England, *κρύβδαν* Weil 571 *κῶμος* Goram | (*κόσμος ἔρδειν, ὃ μυριοπληθῆ* Musgrave), *κόσμος ὅπλων ὁ μυριοπληθὴς* Hermann, *κόσμος ἔνεσθ' ὃ μυριοπληθῆ* Monk | *κόσμος ἐθῶν* Fritzsche | *κόσμος ἔνθ' ὁ μυριοπληθὴς* (et scilicet 556 *καὶ μετασχοίην Ἀφροδίτας*) Hennig | *κοινὸς ἀγὼν ὁ* C. Busche | *κόσμος, ἀγὼν εἰ μυριοπληθὴς* Weil | *ἔνδον*] *ἔνθεν* Reiske 571 sq. *κόσμος ἄνωγε μυριοπληθῆ . . αὔξειν* olim coniciebam, *κόσμος οἶδεν . . αὔξειν* Stadtmueller 573 ⟨*μή μοι φῶς ποτ' ἐς ἁμέρας*⟩ *ἔμολες, ὦ Πάρι, μηδὲ σύ γε* Hermann, *ἔμολον, ὦ Πάρις κτέ.* Firnhaber, *ἔμολες, ὦ Πάρις,* ⟨*ἐκλιπὼν Δαρδάνου γᾶν*⟩, *ἔνθα σὺ δὴ* Monk, *ἔμολέ σ', ὦ Πάρις, ἔνθα σύ γε* et 580 *ὅθι σε κρίσις ἔμολεν θεᾶν* Fix, *ἔμολες, ὦ Πάρι, λῦμ' ἐπεὶ* olim, postea *ὀλοόν, ὦ Πάρι, πῆμα σύ γέ* Hartung, *ἔμενες, ὦ Πάρις, ἔνθα σύ γε* Rauchenstein, ⟨*Ἑρμᾶς τρεῖς προσάγων θεὰς*⟩ *ἔμολεν, ὦ Πάρις, πρὸς σ' ὅπᾳ* Fritzsche, *εἴθ' ὄλου, ὦ Πάρι, μηδὲ σύ γε* Weil, *ἔπελες, ὦ Πάρις, κτέ.* Vitelli, *ἡ μόλις, ὦ Πάρις, ἤδησθα σύ γ' ἦ* Tucker | *ἔμαθες* et 580 *κρίσις ἔμολε* Wilamowitz | *ἦ γῇ* Bothe 573 sq. *ὤφελες, ὦ Πάρι, μήποτε σὺ . . ἀργενναῖσι τραφῆν* olim coniciebam, *εὔκηλος, Πάρις, ἧσο σύ γε . . ἀργενναῖσι τραφεὶς* Pantazidis 574 *βουκόλος ἀγραύλοις* Hermann 575 *Ἴδας* England Post 575 lacunam statuit England 576 *Φρυγίων τ'* Hartung 577 sq. *αὐλῶν* ⟨*ἀντίπαλον πνοὰν*⟩ *. . πλέκων* Monk 578 ⟨*πνοᾶν*⟩ *μίμημα πλέκων* Hermann qui lacunam post hunc v. statuit, *μίμημα παλαιῶν* Kirchhoff 579 *δὲ*] *τε* Rauchenstein | *δ' ἐτρέφοντο* Monk Post 579 lacunam statuit Kirchhoff

580 *εὖτε* Hermann | *οὔτι κρίσις σ' ἂν ἔμηνε θεᾶν* Weil 581 delet Monk Post 581 versum intercidisse putat England 582 *ἐλεφαντοδέτων προπάροιθε* Weil 583 *ὃς τᾶς*] *δὲ στὰς* Kirchhoff | *εἰν* Weil | *θρόνων, Ἑλένας ἵν' ἐν ἀντωποῖς βλεφάροις* Hermann 583 sqq. *οὗ τοῖς Ἑλένας ἀντωποῖς βλεφάροισιν ἔρωτ' ἔδωκας* Hartung 585 *ἔρωτας ἔδωκας* Monk | (*πέπωκας* B. Martin) 586 *ἔρωτί* Blomfield 587 *ἔρις δι' ἔρον* Fritzsche 588 *δορί τε* Fritzsche 589 *ἐς* delet Bothe

590—597 delet Dindorf 590 et 598 notam hemichor. praefigit Hermann 590—606 *ἰὼ ἰὼ μεγάλαι μεγάλων εὐδαιμονίαι. τὴν τοῦ βασιλέως Ἰφιγένειαν τὴν Τυνδάρεώ τε Κλυταιμνήστραν δεξώμεθ' ὄχων ἄπο μὴ σφαλερῶς ἀγαναῖς χερσὶν μηδ' ἔκπληξιν ταῖς Ἀργείαις ξεῖναι ξείναις παρέχωμεν* (ceteris deletis) Paley 592 *κούρην ἴδετ' Ἰφιγένειαν* Hermann 592 sq. *Ἰφιγένειαν τὴν Τυνδάρεώ τε Κλυταιμνήστραν ἴδ' ἄνασσαν ἐμήν* Monk 595 *ἐπί τ' εὐμεγέθεις* (vel *ἐβλαστήκασιν ὑπερμήκεις θ'*) Markland, *ἐπί τ' αὖ μείζους* Hartung, fort. *ἐπί τ' εὐόλβους*

596 *θεοὶ δ' οἱ* Monk | *θεοὶ δ' οἱ κρείσσοσιν οἵ τ'* F. G. Schoene | *θεῶν τοι κρείσσους οἵ γ' ὀλβοφόροι* Pantazidis | *γ'* delet Dindorf | *θεοί γ' οἱ*] *θεατοὶ* Goram 596 sq. *θεοί τοι κρείσσους οἵτ' ὀλβοφόροι τοῖς εὐδαίμοσι τοῖς τ' οὐκ εὐδαίμοσι θνατῶν* olim Hermann, *θεοί τοι κρείσσους οἴκων ἔφοροι τοῖς ὀλβιοδαίμοσι θνατῶν* olim Nauck

600 *ἐπὶ γαῖαν* delet Seidler 600 sq. *μὴ γῇ σφαλερὸν ποδ' ἐρείσῃ συνεφαψάμεναι μαλακῇ ῥώμῃ* Hermann | *σφαλερῶς, ἀγανῶς δὲ χεροῖν ἐπὶ τὴν γαῖαν* Dobree 601 *ἀγαναῖς χερσίν, μαλακῇ γνώμῃ* Blomfield 602 *μὴ ταρβήσωμεν νεωστὶ μολὸν* Blomfield | *μοι νεωστὶ μολὸν* Heath, *τι νεωστὶ μολὸν* Dobree 603 *κλεινὸν τέκνωμ' Ἀγαμεμνόνιον* olim Hermann, *κλεινὸν γέννημ' Ἀγαμεμνόνιον* Stadtmueller 604 *μηδ' αὖ* Gaisford, *καὶ μὴ* Hermann 605 delet Matthiae 607 *τόνδ'*] *τόδ'* Valckenaer 608 *σόν γε* Blomfield

612 *εὐλαβούμεναι* Barnes 613 *μοι*] *μὲν* Hennig 614 etiam *ἀσφαλῶς πέδῳ* (vel *πέδοι*) Hermann, *ἀσθενὲς ποδός* Hennig, *ἀσφαλές θ' ἅμα* Stadtmueller 615 *ὑμεῖς νεανίδ αισι δ'* Heath, *χὑμεῖς νέαν νέαισιν* Lenting | *νεανίαις νιν* Lobeck 615 sq. delet Monk

622 *Ὀρέστην ἀγκάλαις, νεάνιδες* Hermann 623 *ὄχῳ*] *τρόχῳ* Stadtmueller 626 *τὸ Νηρῇδος παιδὸς* Aldina, unde *τὸ Νηρέως παιδὸς* Milton 627 *ἕξεις. καθεῖσα δεῦρό μου 'πόδος τέκνον,* deleto v. 626, Kvičala | *ἑξῆς τὸ βῆμα δεῦρο* Hartung, *ἑξῆς βάδιζε δεῦρο* Stadtmueller | *κάθεσθε,* 633 sq. post 639 transponens, Pantazidis | *ποδὸς βάσιν* Sybel 627 sq. *ἑξῆς καθεῖσα . . ποδὸς τέκνον . μακαρίαν ἐμέ* olim Hermann 627—630 (*ἑξῆς καθίστω· δεῦρό μοι πόδ', ὦ τέκνον . . μακαριωτάτην ξέναισι ταῖσδε πλησίον . . θές*) post 632 collocat, scribens 635 sqq. *κἀγὼ δὲ βούλομαι . . προσβαλεῖν· δαρὸν χρόνον ποθῶ γὰρ ὄμμα δὴ σόν· ἣν κνισθῇς δέ τι* — Camper 628 *πρὸς μητέρ'. Ἰφιγένεια, σὺ δὲ σὲ μακαρίσαι* Hermann, *πρός μητρὶ δ', Ἰφιγένεια, μακάριον δέμας* Hennig

630 *δεῦρο*] *τόνδε* Hartung | *δὴ σὸν πατέρα προσστείχονθ' ὁρῶ* Hermann | *προσείπωμεν φίλον* Weil 631 *ὑποδραμοῦσ' ἄρ'* Hermann 639 *παίδων τοῦδ'* Elmsley Post 639 lacunam duorum versuum Agamemnonis statuit Vitelli

641 *τὸ δ' ἴσον* Nauck 646 *γενοῦ καὶ μὴ* Koehler, *γενόμενος μὴ* Paley 647 sq. suspectos olim habebat Dindorf (648 interpolatoris esse iudicat L. Dindorf) 649 *ἰδού,* | *γέγηθ' ὅπως γέγηθά σ' εἰσορῶν, τέκνον* Gaisford, *ἰδού, γέγηθας ὥς, γέγηθ' ὁρῶν, τέκνον* Bothe, *ἰδοὺ γέγηθ' ὁρῶν σε γηθοῦσαν, τέκνον* olim Nauck

652—655 post 659 olim transponebat, deletis versibus 660—663, Nauck, 652—659 post 677 collocat, deletis versibus 660—665, Kayser 652 *οὐκ οἶδα, φιλότιμον, πάτερ* Bothe, *οὐκ οἶδά σ' ὅ τι φής, φίλτατ', οὐκ οἶδ', ὦ πάτερ* Hermann, *οὐκ οἶδα, φίλταθ', ὅ τι λέγεις σύ μοι, πάτερ* Monk, *οὐκ οἶδ' ἃ φής, οὐκ οἶδ'* (olim *οὐκ οἶδ'· ἃ φὴς δ' οὐκ οἶδ'*) *ἄφιλά γ' ἐμοί, πάτερ* Hartung, *οὐκ οἶδά θ' ὅ τι φὴς κοἶδα, φίλτατ' ὦ πάτερ* Weil, *σύ γ' οἶσθ' ὅ τι λέγεις κοὐ σύνοιδ' ἐγὼ πάτερ* vel *οὐκ οἶδ' ὃ φὴς κλύουσα φιλτάτων ἐμοί* Vitelli | *φής*] *φῶ σ'* Dobree | versum pro genuino interpolatum putat Hennig 653 *λέγουσ' ἂν . . ἄγοις* Dobree 653 sq. *ξυνετῶν ἐρῶσα μᾶλλον . ἀξύνετά γ' οὖν στέργοιμ' ἄν* Camper 654 *δῆτ' ἐροῦμεν* Monk, *μὴν ἐροῦμεν* Kirchhoff | *ἀσύνετ' ἐροῦμεν ἀσύνετ'* O. Hense 655 *παπαῖ· τοσοῦτον οὐ* vel *παπαῖ τὸ σιγᾶν· οὐ* Herwerden 657 *θέλω, τὸ δ' ἐθέλειν* Duport, *θέλων γε,*

τὸ θέλειν Hermann, *θέλοιμ᾽· τὸ θέλειν δ᾽* Kirchhoff, *θέλω· τὸ δυνατὸν δ᾽* Paley | *τὸ θέλον δ᾽* Campbell | *θέλω γε τὸ μένειν· οὐχ ἑκὼν ἀλγύνομαι* England 659 *πρόσθ᾽, ἵνα με . . ἔχει* Hermann, *πρόσθ᾽ ἅ γέ με . . ἔχει* Fix, *πρόσθ᾽ ἥ με . ἔχειν* vel *πρὸς οἷσι . . ἔχει* Paley

660 *μυχοῖς*] fort. *πτυχαῖς* 663 *οὔ μήποτ᾽ ὤφελ᾽ αἰνόπαρις οἰκεῖν Πάρις* Burges, *οὔ μήποτ᾽ ὤφελ᾽ ὁ Πριάμου φῦναι Πάρις* Monk 664 sq. delebat olim Dindorf 665 *ὦ θύγατερ, ἥκεις καὶ σύ γ᾽ εἰς ταὐτὸν πατρί* Porson, *εἰς ταὐτὸν ἡμεῖς σοὶ σύ θ᾽ ἥκεις σῷ πατρί* vel potius *ἐς ταὔτ᾽ ἐγὼ σοί, σύ τε, θύγατερ, ἥκεις πατρί* Hermann, *ὦ θύγατερ, εἰς ταὐτὸν σὺ σῷ γ᾽ ἥξεις πατρί* vel *ὦ θύγατερ, ἥκεις σῷ σύ γ᾽ εἰς ταὐτὸν πατρί* Bothe, *εἰς ταὐτὸν ἥκεις, ὦ κόρη, σὺ σῷ πατρί* Monk, (*ἐς ταὐτόν ἥκεις καὶ σύ, θύγατερ, σῷ πατρί* Fix), *ὦ θύγατερ, εἰς ταὐτὸν σύ γ᾽ ἥκεις σῷ πατρί* Mehlhorn, *ἐς ταὐτόν, ὦ τέκνον κτέ.* Firnhaber, *ἐς ταὐτὸν αὖ σύ, θύγατερ, ἥκεις σῷ πατρί* Hartung, *εἰς ταὐτὸν ἥξεις, ὦ τέκνον, τῷ σῷ πατρί* Paley, *εἰς ταὐτὸν* ⟨*αὖθις*⟩, *ὦ θύγατερ, ἥξεις πατρί* Weil, *εἰς ταὐτό, θύγατερ, εἴθ᾽ ἵκοιο σῷ πατρί* Herwerden, *εἰς ταὐτὸν ἥκεις, Ἰφιγένεια, σῷ πατρί* Hennig, (*εἰς ταὐτόν, ὦ τέκνον, σύ γ᾽ ἥκεις τῷ πατρί* Rauchenstein), *εἰς ταὐτὸν ἥκεις, θύγατερ, εἰς ταὐτὸν πατρί* O. Hense, *εἰς ταὐτόν, ὦ παῖ, συμφορᾶς ἥκεις πατρί* England | pro genuino amisso interpolatum versum arbitratur Wilamowitz | *θύγατερ σύ θ᾽*] *σὺ θύγατερ* olim Nauck, *θύγατερ ἄρ᾽* Kirchhoff 666 *ἐμοὶ* Monk | *σοί γ᾽* vel potius *καλόν σε κἀμέ σοι σύμπλουν ἄγειν* Hermann | *εἴθ᾽ ἐν καλῷ μοι σοί τ᾽ ἄγειν σύμπλοιαν ἦν* Hennig 667 *αἰτεῖς γ᾽ ἐκεῖσε πλοῦν* Burges | *ἔσται δὲ* Markland, *ἀλλ᾽ ἔστι* Musgrave, *ἔπεστι* Nauck | *ἀλλ᾽ ἔστι κεῖσε* Jacobs, *ἔστ᾽ ἔστι καὶ σοὶ* Hartman | *οὐ μνήσῃ* Musgrave 668 sq. delebat olim Dindorf 668 *πλευστέ᾽* Stadtmueller

670 *ἄλλου* Lenting 671 *ἔα τάδ᾽* Gaisford, *ἐάν γ᾽ ἔτ᾽* Bothe, *ἔα σύ γ᾽* Klotz, *ἐατέ᾽* Stadtmueller | *ἔα γε ταῦτ᾽· οὐ χρὴ τάδ᾽* Matthiae | *ἔα γ᾽, ἐπεὶ οὐ* Hermann | *οὔτοι χρὴ τάδ᾽* Monk 674 *ποίοισιν ἱεροῖς* Rauchenstein | *ποίοις ξὺν ἱεροῖς; εἰ τόδ᾽ εὐσεβὲς σκοπεῖν* England | *ξὺν ἱεροῖς*] *ξυνούσας* vel potius *ξυνεργοὺς* Weil | *χρὴ τό γ᾽ ἐπιεικὲς* Hennig, *χρῇς τί γ᾽ εὐσεβὲς* Sitzler 674—677 delet Paley 678 post *ἐντός* duo hemistichia (*ὡς μετ᾽ ἀνδράσιν* | *μωμητὸν οἴκων ἐκτὸς*) excidisse putat Hermann

684 *διαίσσει* England 687 delet England

691 sq. *δ᾽ ἐμὲ . . μὴ σὲ* Monk 692 *δοκῶ* Musgrave 693 delet England 694 *αὐτῷ* England

700 *τῶν δ᾽* Lenting 701 *Νηρέως Θέτιν* Geel | *Πηλεύς· ὁ δ᾽ ἔσχε Νηρέως κόρην Θέτιν* Hermann 702 *θεοῦ*] *αὐτοῦ* Hartung | *βίᾳ θεοῦ* Markland 708 *Θέτις*] *μήτηρ* W. Ribbeck 709 (*κακὰ βροτῶν* Markland), *βροτῶν κακά* Dindorf

710 *φεῦ* delet Hermann | *σοφός θ᾽* Monk | *ὁ δὲ διδοὺς* Hennig | *σοφωτέρῳ* Kayser, *σοφῷ τρέφειν* (olim etiam *τέκος*) Nauck 714 *ἀπάξεις* Dobree 715 *κείνην* Hermann | *τῷ τ᾽ ἐκτημένῳ* Lenting 716 *εὐτυχοῖτον* Lenting

721 *ἅ με χρεὼν* Monk | *θῦμ᾽ ὅπερ με χρὴ* Hermann 724 *κακῶς, ἀναγκαίως δέ* Heath, *φαύλως ἀναξίως τε* Musgrave, *καλῶς γ᾽, ἀναγκαίως δὲ* vel *καλῶς, ἀναγκαίως γε* Hermann, *καλῶς γ᾽ ἀναγκαίως τε* Monk, *φαύλως* (vel *καινῶς*) *τ᾽ ἀναγκαίως τε* Weil, etiam *κάλως ἀν᾽ ἀγκύρας τε* A. Palmer, *ἁπλῶς ἀναγκαίως τε* Stadtmueller | *ὁμῶς* Nauck 725 *πιθοῦ τι* Cobet 726 *τί χρῆμ᾽; ἐπείσθην καὶ πάρος λόγοις σέθεν* Monk

727 *μὴ νῦν μέν' ἐνθάδ'* Jacobs 728 *τί*] *δὲ* Paley | *ὧν μὴ δρᾶν* Dobree 729 fort. *ἐδνώσομεν*, cfr. Hel. 933

734 *οὐχ ὁ νόμος ἔσθ' οὗτος, σὺ δὲ φλυαρεῖς τάδε* F. Gu. Schmidt | *οὗτός γε, σὺ δὲ* Kvičala | *καὶ σὺ φαῦλ' ἡγῇ τάδε* Heath, *καὶ σὺ φαῦλ' ἡγοῦ τάδε* Markland, *κἂν σὺ φαῦλ' ἡγῇ τάδε* Musgrave, *μὴ σὺ φαῦλ' ἡγοῦ τάδε* Jacobs, *σὺ δὲ τί φαῦλ' ἡγεῖ τάδε* Elmsley, *ἦ σὺ φαῦλ' ἡγῇ τάδε* Hermann, *εἰ σὺ φαῦλ' ἡγεῖ* (olim *μηδὲ φαῦλ' ἡγοῦ*) *τάδε* Hartung, *σοὶ δὲ φαῦλ' ἔστιν τάδε* Nauck, *σὺ δ' ἄρα φαῦλ' ἡγεῖ τάδε* Dindorf, *σὺ δέ γε φαῦλ' ἡγεῖ τάδε* Fix, *ὧδε φαῦλ' ἡγεῖ τάδε* Stadtmueller, *κεἰ σὺ φαῦλ' ἡγεῖ τάδε* Weil, *ἢ σὺ φαῦλ' ἡγῇ τάδε* olim coniciebam 735 *ἐξαμιλλᾶσθαι* Herwerden, *ἐξομιλῆσαι* England 739 verba *μὰ . . θεάν* Agamemnoni continuat Wilamowitz

740 *ἐλθὼν σὺ* Markland, *στεγῶν* (*μελάθρων* mavult Weil) *σὺ* Herwerden 741 *νυμφίοις ἢ* olim Nauck, *νυμφίοις καὶ* Dindorf | *νυμφίοισι παρθένων* Hermann 746 *μόνῳ δὲ σὺ* F. Gu. Schmidt 747 *τὸ τῆς θεοῦ μὲν φίλον* Hermann, *τὸ τοῖς θεοῖσι φίλον* olim Nauck, *τὸ τῇ θεῷ φίλον* Rauchenstein | *φίλον*] *θέλον* F. Gu. Schmidt 748 *ἐξικτορεύσων*, nisi nonnulla interciderint, Musgrave, *ἐξευπορήσων* England 749 sq. delebat olim Hartung

757 *τὰν* delet Matthiae

764—767 pro genuinis illatos putat Hennig 765 *εὐπόρους πλάτας* Reiske 768 *ἐν*, quod abest ab apogr. Paris., delet Matthiae 769 *Ζηνὸς κούρων* Hermann, *Διοσκόρων* Dindorf

773 *πόλιν*] *ἔρυμα* Monk 773—783 *Πέργαμόν τ' Ἴλιόν τε, Φρυγῶν πόλιν λαΐνους περὶ πύργους θεόδμητά τε τείχη κυκλώσας δόρει φονίῳ πέρσας τε κατάκρας θήσει λειπόπολιν κλαυθμόν* (ceteris usque ad *προλιποῦσα* deletis) = 783—780 *μήτ' ἐμοὶ μήτ' ἐμοῖσι τέκνων τέκνοις . . ἀλλήλας* statuit Hermann 773—800 delent Dindorfii 775 *πάγῃ φοινίᾳ* vel *ἕρκει* (vel *ἄρκυι*) *φοινίῳ* Jacobs, *δορὶ* (*δόρει* Bothe) *φοινίῳ* olim Hermann 776 *κεφαλὰς*] *κοπίδας* vel *σφαγίδας* Reiske 776—778 *λαιμοτόμους σπάσας κεφαλὰς ἀμφὶ πόλισμα Τροίας πέρσας πόλιν κατάκρας* Fritzsche, *λαιμοτόμους σπάσας κεφαλὰς πέρσας πόλισμα κατάκρας* (ceteris deletis) Weil 777 *πόλισμα Τροίας* eicit Monk 778 *πόλιν*] *παλαιὸν* Scaliger, *πάλιν* Barnes, *ὅλον* Stadtmueller, delet Matthiae

780 *δάμαρτά τε τὰν Πριάμου* Monk 782 *ἑδεῖται* Musgrave, *ἀσᾶται* Burges, *εἴσεται*, lacunam ante *πολύκλαυτος* statuens, Hermann et, *πολύκλαυτος* cum Marklando delens, Weil 782 sq. *τὸν πόσιν προλιποῦσα καὐτὰ πολύκλαυτον θρῆνον ἥσει* Fritzsche 782 sqq. *ἅδε Διὸς Ἑλένα, πόσιν προλιποῦσα*, ceteris deletis, Bothe 783 ante *μήτ' ἐμοὶ* lacunam (– ◡ – ◡ ◡) statuit Dindorf 783 sq. verbis *μήτ' ἐμοί* deletis *μηδ' ἐμοῖσι κτέ.* Fritzsche | *μή τι μοι τέκνων τέκνοισιν* Paley 787 *Λυδῶν* Herwerden 788 *σχήσουσι* Tyrwhitt 788 sq. *στήσασαι τάδ' ἐς ἀλλήλας μυθεύσουσι, παρ' ἱστοῖς* Fritzsche | *στέρξουσι, παρ' ἱστοῖς ὑμνεῦσαι* Stadtmueller 789 *μυθεύουσαι* Matthiae, *μυθεύειν* Wilamowitz

791 *ῥεῦμα* Burges | *ῥεῦμα δακρυόεν τάκουσαν* Dobree | *τανύσας* delet Hermann 792 *ἀπολωτιεῖται* Hartung 793 *τὰν δολιχαύχενος κύκνου γόνον* Fritzsche | *ἔκγονον* Monk, *γονάν* Bothe 794 *εἴθ' ἡ φάτις* Reiske | *εἴτε δὴ φάτις ἐτήτυμος* vel *εἰ δὴ φάτις γ' ἔτυμος* Paley | *ἐτήτυμος* olim Hermann 794 sq. *εἰ φάτις ἔτυμος ὥς σε Λήδα τέκεν* Hermann 795 *ὡς σ' ἔτεκε* Musgrave | *ὡς ἔτεκεν Λήδα σ'* Elmsley,

ὥς σ' ἔτεκεν, Λήδας Matthiae, ὡς ἔτικτεν Λήδα σ' Hartung 795 sq. ὡς ἔτυχεν Λήδα μιχθεῖσ' ὄρνιθι πταμένῳ Porson | duos versus delet Kirchhoff 795—797 ὡς ἔτυχεν ὄρνιθι πταμένῳ Διὸς ἐναλλαχθὲν δέμας Hartung 796 μιγεῖσ' ὄρνιθι Scaliger | πετομένῳ Elmsley 798 μήτ' ἐν δέλτοις Bothe | δέλτοισι Monk

804 πᾶς ἐξ ἴσου γὰρ et olim Εὐρίπου πνοάς Hermann 805—809 delet Hennig 805—808 οἱ μὲν γὰρ ἡμῶν ⟨ἐσμὲν⟩ ἄζυγες γάμων ⟨γόνων τ'⟩ ἄπαιδες, οἱ δ' ἔχοντες εὔνιδας, οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε θάσσουσιν· οὕτω κτέ. England 806 ἐνθάδε] ἥσυχοι Paley 807 θάσσουσιν ἀκτάς Hartung, θάσσομεν ἐπ' ἀκταῖς Rauchenstein | ἐπ' ἀκτῆς Markland 808 εὔπαιδες Bothe 809 Ἑλλάδ'] πᾶσιν Hartung

810 χρεών] χρέος Hennig 811 ἄλλων δ' ὁ χρῄζων aut ἄλλος δὲ χρῄζων Kirchhoff 812 Φάρσαλιν Musgrave Post 812 lacunam trium versuum statuit Kirchhoff 813 πνοαῖς] ῥοαῖς Markland, πύλαις Hermann | λεπτοῖς τοισίδ'.. πόροις Schumacher 814 οἵ γ' (vel οἵτ') Markland 816 πρὸς Αὐλίδι στόλον Musgrave | στόλον Hermann 817 δρᾶτ', εἴ τι δράσετ' olim Monk, φράζ' εἴ τι δράσεις olim Nauck, λέγ', εἴ τι δράσεις Paley, πρᾶσσ' εἴ τι πράξεις O. Hense, ὅρα τί δράσεις F. Gu. Schmidt

823 σ' ἡμᾶς] δῆτά σ' Weil 824 προσεῖδες· αἰνῶ Fix, προσῆλθες· αἰνῶ Paley | αἰνῶ προσσέβειν olim Hermann | αἰνῶ δ' ὃ προσέθης M. Seyffert 825 τί τ' ἦλθες olim Nauck 826 πεφαργμένους Dindorf

831 δεξιὰν δ' Matthiae 832 ἀρχὴν] ὄρνιν olim Nauck | μακαρίων] κυρίων F. Gu. Schmidt 837 ποῖον γάμον ἔφησθ' Markland, ποίους γάμους; ὡς Hermann 838 περινοοῦσα Markland

840 vel καινούς θ' vel περὶ γάμου Hermann 844 ἐμοὶ γὰρ τὰ παρὰ σοῦ 'στὶ θαύματα Bothe 845 κοινὸν] κἀμὸν F. Gu. Schmidt 846 γὰρ οὖν ψευδόμεθα Matthiae, γὰρ εὖ 'ψευδόμεθα Rauchenstein 847 μαστεύω Nauck, μνηστεύεις Paley 849 ἴσως] δισσοὺς F. Gu. Schmidt

853 fort. κἀμοὶ τόδ' ἐστὶν ἐξ ἴσου 857 τεταρβηκὸς καλεῖ England 858 ἀβρύνομαι τάδ' Dobree

860 τῆσδε, τῆς πάροιθεν, οἰκεύς Markland, τῆσδ' ἐτῶν θὴς παρθενείων Burges | τῆσδε, τῶν Hermann | τῆσδε, τὸν πάροιθ' ἔνοικον Τυνδάρεω δόντος πατρός Kvičala 862 μόνω γὰρ οἶδε Hermann 863 Clytaemestrae in vet. ed. tribuitur 865 ὅδε λόγος μέλλων ἀναλοῖ χρόνον Hennig | ἂν εἴη Scaliger, λεύσσει Reiske, ἀνοιστέος Musgrave, ὀνήσει Boeckh, ἂν ὡς δὴ vel ἂν ὡς εἰ Hermann, ἂν ᾄσσοι Fix, σώσει Monk, ἀνωθεῖ vel ἀνάπτει Hartung, τείνει Rauchenstein, ἄνωθεν Faust, νεύσει England (malim νεύει), ἀνωσθῇ Ellis, κείσθω olim coniciebam | ὁ λόγος ὡς μέλλων τι δώσειν νέον Kayser | ἀνήκει πόνον F. Gu. Schmidt, ἔνευσε μόνον Stadtmueller | ὄκνον Hermann | versum tribuit seni, antea versum Achillis intercidisse ratus, Weil 866 δεξιᾶς σ' Vitelli 869 χὤτι ταῖς σαῖς δή με φερναῖς Heath

872 νῦν πρὸς ἡμᾶς Paley 875 τῆς] τὴν Aldina 877 τοῦτ' οὐκ εὖ φρονεῖ Herwerden, τόδε δ' οὐκ εὖ φρονεῖ Nauck 878 οὐνάγων Herwerden

880 et 882 delet, 881 Clytaemestrae tribuens, F. Gu. Schmidt 884 ὃ δὲ γάμου τίν' εἶχε πρόφασιν ἦ μ' Rauchenstein | γάμον τόνδ' Hennig, γάμον τίν' England | τιν' Weil | τίν' εἶχε] παρεῖχε Gomperz |

ὅς μ' ἐκόμισεν Monk 885 ἵνα γ' ἄγοις Vitelli 886 χἠ μήτηρ Markland 888 δάκρυον ὄμματ' (et στέγει) Matthiae, δάκρυ τ' ὄμματ' Cobet, δακρύων τ' οἷματ' Tucker 889 καὶ γὰρ ἀλγεινὸν τὸ olim, postea οὐ γὰρ ἄλογόν ἐστι Hartung, οὐ γὰρ ἀλλ' εἰκὸς τὸ Kirchhoff (malim εἴπερ ἄλλ', εἰκὸς τὸ), εἴπερ ἀλγεινόν γε Paley, οὐ παραιτητὸν τὸ Madvig, εἰ πέρα δεινῶν τὸ O. Goram, εἴπερ ἄγχιστον τὸ Rauchenstein, οὐ παρὰ λόγον ἦν τὸ olim Weil, χὐπεράλγεινον τὸ vel ἢ πέρα δεινῶν τὸ vel εἴπερ ἄλλ', εἰκός σε Vitelli, εἴπερ ἄλλ' ἀλγεῖ τὸ Merlo, εἴπερ ἐγγενὲς τὸ Stadtmueller | στερόμενον Bothe | στερόμενον, δακρυρρόει Weil

893 φρενῶν γὰρ εἶχε Nauck 894 φέρων σὺ Porson 895 τῶνδ' ὃς αἴτιος κακῶν Porson

900 οὐκ ἐπαιδεσθήσομαι 'γώ Markland, οὐκ ἐπαιδεσθησόμεσθα Hermann, οὐκέτ' (οὐκέτ' iam Battier) αἰδεσθησόμεσθα Nauck | ἐπαιδεσθησόμεσθ' οὖν Hennig 900—902 delet Paley (901 delet Wilamowitz) 901 φωτὸς ἐκ.. γεγῶτος F. Gu. Schmidt 902 περὶ τίνος Schaefer, ἐπὶ τίνι Hermann 909 γενείου δὸς σύ, πρὸς τῆς Burges | etiam πρός τε δεξιᾶς Markland

911 οὐκ ἔχω βωμόν τιν' ἄλλον καταφυγεῖν (vel καταφυγὴν) ἢ σὸν γόνυ Hermann, οὐκ ἔχω γὰρ βωμὸν (vel βωμὸν γὰρ) ἄλλον καταφυγεῖν ἢ σὸν γόνυ Hennig 912 πέλει μοι Klotz 914 sq. verba κἀπὶ.. θέλωσιν delet England 915 sq. aut εἰ δὲ τολμήσεις aut ἢν δὲ μή requiri putat Monk 916 οὐ σεσώμεθα] fort. ἐξολώλαμεν 917 φέρον Markland 919 ὑψηλόφρων τοι θυμὸς οὑμὸς αἴρεται F. Gu. Schmidt | μοι θυμὸς ἀμαθίας πρόσω vel μ' οὐ θυμὸς ἐξαίρει φρενῶν Herwerden | ἄλλεται πρόσω Musgrave | πρόσω] προσῶν vel potius πρὸς ὧν ⟨ἤκουσα ***⟩ Hermann, φύσει vel θράσει Stadtmuellér, γύναι C. Busche

920 κακοῖσι μὴ 'σχαλᾶν vel potius κακοῖσιν οὐ χαλᾶν Bothe 921 ἐξογκουμένοις Weil 926 ἐγὼ μὲν, deletis versibus 919—925, Walter 929 ὅταν δὲ μή, οὐ πειθοίμεθ' ἂν Kirchhoff

931 Ἄρην Gaisford 932—974 sic disponit: 932—937. 946. 938—942. 948—951. 955—958. 943. 944. 945 + 968 ἐγὼ τὸ μηδὲν παρά γε τοῖς στρατηλάταις, 969. 970—974, ceteris deletis, Stadtmueller 934 τοσοῦτό γ' vel potius τοσοῦτο σ' Hermann, τοσαῦτά σ' Weil | οἶτον Herwerden | κατастένω Matthiae 935 οὔποτε Herwerden 936 ἐμοὶ Monk | πλοκαῖς Reiske 937 παρέξω τοὐμὸν ὄνομα σῷ πόσει Nauck | τοὐμὸν λέχος F. Gu. Schmidt 938—943 delet R. Schenk (938—940 Walter) 938 sq. τοὐμὸν γὰρ.. | ὄνομα φονεύσει Naber 939 τό γ' Lenting

943 δ'] θ' Hartung | ἠτιμωμένη Elmsley, ἠτιμάσμεθα Monk 944 ἔγωγ' ἂν ἡ κάκιστος Nauck | ἦν ἂν Reiske 945 μαλακίων δ' Heimsoeth 946 ἐγὼ οὐχὶ Elmsley, οὔκ εἰμι Rauchenstein, ἢ δ' οὐχὶ Vitelli | ἀλλ' ἀμαυρὸς ὢν γένος F. Gu. Schmidt | versum post 943 collocat Weil 947 εἰ παρεφεδρεύει Heimsoeth, ὥσπερ φυτεύει Faust | σῷ πόσει] σὴν κόρην Reiske, σοὶ πόριν Musgrave, παῖδα σήν Burges Post 947 versum intercidisse opinatur Matthiae

951 οὐδέ τις, ἄκραν χεῖρ' ὥστε προσβαλεῖν Markland, οὐδ' εἷς τις ἄκραν χεῖρα προσβαλεῖ Burges, οὐχ ὥστε γ' ἄκραν χεῖρα προσβαλεῖν Jacobs, οὐδ' *** | οὐδείς, ἄκραν χεῖρ' ὥστε προσβαλεῖν Hartung, οὐδ' ἔστ' ἄκραν χεῖρ' ὅστις προσβαλεῖ (ἐμβαλεῖ Herwerden) Kvičala, οὐδ' ὅσον (ὥστ' F. Gu. Schmidt) ἄκραν γε χεῖρα προσβαλεῖν Vitelli 952 πόλις] πολύς Musgrave 952 sq. πόλις ὅροις ἐν βαρβάρων, ὅθεν πεφύκασ'

εὐγενεῖς στρατηλάται F. Gu. Schmidt 953 ὅθεν πέφυκε τοῖς στρατηλάταις γένος Reiske, ὅτου πεφύκασ' οἱ στρατηλάται γένους Hennig 954 Φθία δὲ τιμὴν οὐδαμοῦ κεκτήσεται Musgrave | γενήσεται Paley 955 δὲ] γε Reiske 955—974 delet R. Schenk 956 πᾶς δὲ μάντις, deleto v. 958, F. Gu. Schmidt | ἔστ' | οὐκ Hermann Post 957 versum intercidisse putat Reiske 958 τυχὼν] αὐχῶν Holzner | inter τυχὼν et ὅταν lacunam esse putat Kvičala | ὅσ' ἂν δὲ Weil 959 sq. οὐ τῶν γάμων ἕκατι δ' εἴρηται τόδε (ceteris deletis) Hermann 959—969 delet Walter

960 τοὐμὸν λέκτρον Lenting 961 ὕβρισεν Fix 962 χρὴ γάρ νιν Paley 963 ἢ] εἰ olim Hermann | Κλυταιμνήστρα γ' Hartung 963 sq. παιδὸς σῆς, Κλυταιμνήστρα· σὺ δ' εἰ λόγοις ἐπείσθης Hermann 965 τ' ἂν γ' Barnes, τ' ἂν σφ' Markland 967 ὧν μέτ'] ὧνπερ, nisi v. spurius sit, Lehrs | ἐστρατεύομεν Monk 969 ἐν εὐμαρεῖ δὲ Blomfield, ἐν εὐμαρεῖ τὸ Hermann, ἐν εὐμαρεῖ 'στι Hartung

971 ἐλθεῖν φόνους (φόνον Porson), κηλῖσιν αἵματος χρανῶ Reiske κηλῖσι κατὰ χώραν βαλῶ Stadtmueller | αἱμά του χρανεῖ (vel ῥανεῖ) Markland, εἶμ' ἔτι χρανῶν Jacobs, αἱματοχρανῶ Bothe, αἱμακταῖς χρανῶ Meineke et Dobree, ἐνθάδ' ὢν χρανῶ Rauchenstein, αὐτόθεν χρανῶ Weil, ἐνθάδε (vel αὐτόθι vel Αὐλίδι) ῥανῶ Vitelli, αἱματώσομεν England 973 θεὸς] φίλος Heimsoeth 973 sq. θὴς ἐγὼ . . μέγιστος οἴκων Burges | φῶς ἐγὼ πέφηνά σοι· σωτήριος δὲ σὺν θεοῖς γενήσομαι Hermann, φίλος ἐγὼ οὐ πέφηνά σοι γένει προσήκων, ἀλλ' ὅμως γενήσομαι Stadtmueller, θεὸς ἀγῶν' ἐφῆκέ μοι μέγιστον et cum Stadtmuellero ὀκνῶν δ' οὐδαμῶς φανήσομαι Holzner 974 μέγιστος ἀγών· ἀλλ' Markland | ἀλλὰ φῶς γενήσομαι Hartung, ἀλλ' ἀνὴρ γενήσομαι Merlo 977 φεῦ delet Naber 977 sq. μὴ λίαν λόγον μηδ' ἐνδεῶς τοῦδ', ἀπολέσασα Hennig 978 μηδ' ἐνδεῶς μὴ τοῦδ' ἀπολέσω τὴν χάριν England | μηδ' ἐνδεῶς που διολέσαιμι Weil, μηδ' ἐνδεής που φαυλίσαιμι Tucker

983 ἔχει τι Aldina | ἔχει πρόσχημα Canter 984 ὠφελῶν Canter 988 σοῖς τε Markland, σοῖσι Hermann

990 εὖ δὲ καὶ τέλει Kirchhoff, εὖ δὲ πανταχῇ England 992—995 delet Zirndorfer 994 ἔξεισιν, αἰδοῦς Porson, ἥξει, δίχ' αἰδοῦς F. Gu. Schmidt 995 ἢ μὴ παρούσης Aldina, εἰ δ' ἡ παροῦσα Elmsley | versum delebat olim Dindorf 996 σεμνὰ μὲν Kirchhoff 997 ὅλως vel potius νόμους F. Gu. Schmidt | αἰτεῖσθαι Markland, ἅπτεσθαι Musgrave

1003 ἦν τ' ἀνικέτευτος ἦς Voss | ἀνικέτευτος ἦν Reiske, ἀνικέτευτος ἦσθ' Markland, ἀνικέτευτός εἰμ' Hartung 1005 ὥσθ' ἕν Markland 1006 λέγων σε Bremi, λέγων δὴ Bothe, λέγων γε Lenting, λέγων μὲν Monk, λέγων γὰρ Hartung, λέγων σοι Rauchenstein | μάτην σ' ἐγκερτομῶν Markland, μάτην σε κερτομῶν L. Dindorf | συγκερτομῶν Bothe 1006 sq. ψευδῆ λέγων σε καὶ . . μὴ θάνοιμι σὴν σώζων κόρην Dobree 1008 συνετῶς Hermann, δ' αὐτὸς vel καὶ σὺ England

1011 πειθὼ μὲν . . φρονεῖν; Vitelli | πεῖθ' εἰς τέκν' αὖθις Stadtmueller | πείθειν ἀνάγκη σ' ἄνδρα F. Gu. Schmidt | πεῖσον μεταῦθις England | πεῖθ' ὠμὸν Holzner | αὐτῆς Monk 1012 κακός] σκληρός F. Gu. Schmidt, κόπις Stadtmueller 1013 ἀγανοὶ λόγοι δὲ . . φίλους F. Gu. Schmidt | λόγοι γὰρ Dobree | λόγους] κακούς Markland 1014 τί δὲ χρεώ Scaliger, τί δὲ χρεὼν Hermann | χρῆς, opinatus codicem *L* χρῆς habere, Wilamowitz 1016 delet Stadtmueller 1017 εἰ γὰρ τὸ χρηστὸν πείσετ' Blomfield, εἰ γὰρ τὸ χρηστὸν πείθετ' Bothe, εἰ γὰρ τὸ

χρῇζον πείσετ' Hermann, *ἦ γὰρ τὸ χρῇζον ἐπίθετ'* Weil, *ἦ γὰρ τὸ χρῇζον ἔπιθεν* Hennig | *ἔπιθες* Markland 1017 sq. *ἦν γὰρ τὸ χρῇζον ἔτι θίγῃ τοῦδ', οὐ χρεὼν χωρεῖν· φέρει γὰρ* Camper 1019 *κἀγώ τ' ἀμύνων προσφιλὴς γενήσομαι* Kirchhoff | *πρὸς φίλων κεκλήσομαι* olim Nauck (*κεκλήσομαι* iam Hermann) | *πρὸς στόλον* Stadtmueller | *πρὸς φίλον φανήσομαι* Holzner (*φανήσομαι* Markland)

1021 *λελογισμένῳ*, quod Marklando in mentem venit, proponit Bothe 1022 *κρανθείη* sive *κρανθεῖεν* Kirchhoff, *κρανθέντ' ἂν* Hartung 1022 sq. *φίλοις, σοί τἂν* Hermann | versus ante 1019 collocat Stadtmueller 1024 *ὦ σώφρον' εἰπών* olim Kirchhoff 1025 *ὡς ἐγὼ* Hermann 1026 *ποῦ δῆτά σ' ὀψόμεσθα* Stadtmueller | *ἀθλίων* Kirchhoff 1028 *φυλακὰς* Bothe | *οὗ χρέος* England 1029 *μή τις δ' ἴδῃ* Markland

1032 *ἦν γὰρ* olim Nauck 1034 *σὺ δ' εἰ μέν εἰσιν θεοί, .. ἀνήρ* Hermann, *εἰ δ' εἴσ' ἀληθῶς θεοί, .. ἀνήρ* Hartung, *εἰ μὲν γάρ εἰσι θεοί, .. ἀνήρ* Paley | *ἀνὴρ σύ τοι* Valckenaer 1036 *μάκαρ ὅ γ' ὑμέναιος* Paley | *τίν' ἄρ' ὑμέναιοι* Hartung, *τότ' ἄρ' ὑμέναιοι* Rauchenstein 1039 etiam *ἔστασεν* Portus | *ἴακχον* Musgrave

1041 *ἐπὶ δαιτὶ* Monk | *θεῶν ἐν δαιτὶ Πιερίδες* olim Dindorf | *Πιερίδες, χάρμ' ἐπὶ δαιτὶ* Hennig 1043 *κρούσουσαι* England 1046 *κλεῖσαι* Fritzsche 1049—1053 delet England

1055 *κύκλῳ* Heath 1056 sq. *κοῦραι πεντήκοντα γάμους Νηρέως* Fritzsche 1058 *ἐν δ'* Reiske, *ὑπὸ δ'* Rauchenstein | *τότε δ' ἀν'* (vel *ἅμ'*) *ἐλάταισι* vel *ἅμα δ' ἐλάταισι* Paley | *ἐλάταις σὺν* Weil

1062 *μετὰ δ'* Fritzsche | *ἀνέκλαγεν* Hermann, *ἀνέκραγεν* Paley 1063 *παῖδες Θεσσαλαὶ* Heath | *Θεσσαλίδι πάτρᾳ μέγα φῶς* Hermann | *παῖδες οἱ Θεσσαλίας* Hennig 1064 *Φοῖβος ὁ μάντις* Monk | *μάντις ὁ Φοῖβον ὁ μοῦσαν* Fritzsche | *μουσᾶν*] *Μοιρᾶν* Markland 1066 *ἐξονόμαξεν* olim Hermann, *ἐξεπόνασεν* Faehse, *ἐξονομάζων* Hartung, *ἐξονόμηνεν* L. Dindorf, *ἐξονομάζει* Fritzsche, *σ' ἐξονόμαζον* Hennig 1068 *ἥξει*] *ἄξει* Bothe 1069 *Πριάμου* Fritzsche

1070 *Πέργαμά τε πυρώσων* vel *γᾶθεν ἐκπυρώσων* Weil, *Ἰλιάδα πυρώσων* England 1071—1075 delet England 1073 *καὶ κόρυθος* Monk | *ἔνδυτ' ἐκ*] *ἐνδυτοῖς* Markland 1076 *μακάριον τότε δὴ μάκαρες* Weil, *μακάριον τότε δαιτὶ θεῶν* Rauchenstein 1077 *γάμων* Hermann 1078 *Νηρῇδός τ'* Hermann | *πρώτας ἔθεσαν* Fritzsche | (*ἔδαισαν* Canter, *ἔθυσαν* Musgrave) | *Νηρῇδός τ' ἔθεσαν ποτνίας* England, *Νηρῇδος θέσαν ἄμβροτοι* Sitzler | *πρώτας*] *πρέσβας* Weil

1080—1097 delet L. Dindorf 1080—1088 *σὲ δ', ὦ κόρα .. Ἀργεῖοι μελέαν ὥς τινα μόσχον ὀρείαν, βρότεον αἷμ' ἀπαρξομέναν, οὐκ ἐπὶ φόνον οὐδὲ θεᾶς βωμῷ θῦμα τραφεῖσαν, παρὰ δὲ .. νυμφοκόμον αὔχημ' εὐδοκίμων γάμων κλεινοῖς Ἰναχίδαισιν* = 1089—1097 *ποῦ δ' ἂν τὸ τᾶς αἰδοῦς σθένειν τίν' ἔχοι δύνασιν ἢ τὸ τᾶς ἀρετᾶς σωφροσύνας τε πρόσωπον, ὁπότε .. ἔλθῃ* Hermann 1080 *σὲ δὲ τί, κόρα* Musgrave, *σὲ δὲ, κόρα* Hartung, *σὲ δ', ὦ παρθέν'* vel *σὲ δ', ὦ τλᾶμον* Monk | *σέ, παῖ, καταστέψουσι* Schilling 1080 sq. *στέψουσιν καλλιπλόκαμον κόμαν* Hartung 1081 *γ' ἀθλίαν* Musgrave, *τὰν ἁλίαν* olim Hermann, *ταλαὰν* olim Nauck, *μελέαν* Rauchenstein 1081 sqq. *βαλιὰν ἔλαφον .. ὀρείαν ἢ μόσχον* Monk 1082 *ὀρείων* Hermann, *ὄρειόν τινα* Hartung 1082—1084 *ὥστε μόσχον ἀκήρατον πετραίων τιν' ἀπ' ἄντρων ἐλθοῦσαν,*

λαιμοὺς ἱερῶν αἱμασσόντων βροτέους Fritzsche 1083 βρότεον Weil 1083 sq. βρότειον . . λαιμόν delent Hartung et Monk 1084 αἱμάσσοντι Bothe 1086 ῥοιβδήσει Monk, ῥοιβδήμασι Fritzsche | βουκολικῶν Hartung 1087 νυμφοκομήσασαν Hartung Post haec versum excidisse putat Fritzsche 1089—1097 delet Paley 1089 sq. ποῦ τὸ τᾶς ἀρετᾶς δύνασιν ἢ τὸ τᾶς αἰδοῦς ἂν ἔχοι Fritzsche | ποῦ τὸ τᾶς αἰδοῦς ἔτι, ποῦ τᾶς ἀρετᾶς σθένει τι πρόσωπον; Weil

1090 sq. ἀρετᾶς σθένει Hartung 1093 ἀρετά γ' ὄπισθεν Paley 1096 sq. καὶ κοινός τις ἀγὼν βροτοῖς, μὴ θεῶν φθόνος ἔλθῃ Fritzsche 1097 φθόνος] φόβος Scaliger 1098 πόσιν] δέμας vel πόδα, deletis v. 1099—1103, Monk

1102 θάνατον] τὸν γάμον Weil 1103 μνήμην] φήμην Hennig | μνήμην γὰρ εἶχε Paley 1109 οὔ σου Dobree

1110 πατρὸς] πάρος Nauck | ἔκπεμπε τὴν (vel νυν) σὴν παῖδα δωμάτων πάρος Paley | παῖδα δεῦρο δωμάτων πάρος Heimsoeth, παῖδα δωμάτων πάρος, γύναι Schumacher, παῖδα τῶνδε δωμάτων πάρος England, παῖδα δωμάτων ἔξω πατρός Klette | παιδὸς μέτα Semitelos 1112 fort. τ' ἀνάπτειν | καθάρσιοι χερῶν Kirchhoff | χεροῖν Musgrave 1116 με νομίσασαν F. Gu. Schmidt | εὐλογεῖν Markland, εὐτυχεῖν vel εὐστοχεῖν Kirchhoff 1117 χώρει σύ olim Nauck 1117 sq. γάρ, πατὴρ πάνθ' ὅσα γε μέλλει Markland | πατρός] πάρος Canter

1122 μ' ὁρᾷς Markland 1126 μέσοις καὶ πανταχοῦ Markland 1127—1140 sic disponit: 1138 sq. 1127—1129. 1134. 1135. 1130—1133. 1136 sq. 1140 Hermann. 1129—1140 sic olim disponebat: 1138 sq. 1129. 1134—1137. 1132. 1133. 1130. 1131. 1140 Hartung

1132 τλήμονά τ' Monk, τλήμονά μ' Wilamowitz | ὑπονοεῖς τ'· ΚΛ. ἔχ' ἥσυχος Hermann 1133 ἔχ' ἥσυχος omisit Aldina | ante ἔχ' ἥσυχος dimidium versum Agamemnonis intercidisse putat Hartung, versus integer Clytaemestrae cum dimidio altero qui Agamemnonis fuerit excidisse videtur Kirchhoffio | ἔχε νῦν σύ μοι· τὸ πρῶτον anonymus, ἔχ' ἥσυχος· τὸ πρῶτον Matthiae 1136 ὦ πότνα τύχη Heath 1138 τίν' ἠδίκησα Hermann, τί μ' ἠδίκησας England 1138 sq. olim ante 1136 ponebat Hermann, post 1128 collocat Hartung, delet Wilamowitz Post 1138 versum Agamemnonis excidisse putat Walter 1139 ἀλοὺς ὅδ' Vitelli, ἀνὴρ ὅδ' Walter

1141 με] σφε Markland 1143 στεγάζειν Markland 1144 τί γὰρ ἀναίσχυντόν με δεῖ Reiske 1145 λεγόντων Bothe 1146 νυν, ὡς ἀναπτύξω λόγους Paley 1147 προῳδοῖς Hartung 1148 ταῦτ' Monk

1151 σῷ προσούδισας πέδῳ (vel πάτῳ) Scaliger, ζῶν πρὸς ὀκρίδας βαλών Musgrave, συμπροσουδίσας πάλῳ Bothe, σῷ προσώρισας πάλῳ Monk 1153 Διὸς μὲν Reiske | Διός τε (cum Marklando) παῖδ', ἐμώ τε Elmsley, Διός σε . . ἐμώ γε Herm. Hoffmann 1153 sq. Διός τε, quod etiam proposuit Markland, et ἵπποις σε olim Nauck 1156 ἔσχες οὖν λέχη Bothe, ἔσχεθες λέχη Kirchhoff 1157 οὗ] οἷς Hermann | σοι] δὴ England | οὗ σοι] ὑφ' οὗ Paley 1158 σὺ μαρτυρήσεις Markland

1161 εὐδαιμονεῖν] ἀδημονεῖν Burges 1162 τοιαύτη δάμαρ, deleto v. 1163, Herwerden 1165 τῶνδ' οὖν μιᾶς England | τλήμονος Reiske 1167 βλέψον Naber | τί] ὅ τι Porson | χρῇς Nauck 1168 Μενέλαος Ἑλένην Elmsley | καλόν γε νὼ ed. Brubach., καλόν γε νῷν Musgrave, καλόν γ' ἔθος Elmsley, καλὸν κλέος Hermann, καλὸν γάνος Bothe, καλὸν

χρέος Hennig, *καλὸν τέλος* F. Gu. Schmidt, *κακόν γ' ἔπος* Vitelli 1168 sq. *λάβῃ κάλλον γένους . . ἀποτίσῃ τέκνα* Semitelos 1168—1170 *καλόν γ' ἂν ἦν . . τέκν' ὡς . . ὠνοίμεθα* Burges 1169 *ἀποτίσαιμεν ἄν* Reiske, *ἀποτίσω τέκνα* Bothe 1169 sq. *ἀποτίσεις* et fort. *ὠνούμενος* England

1170 *τἄχθιστά τοι τοῖς* vel potius *γ' εἰ τοῖς* Hermann | *ὠνούμενοι* Reiske, *ὠνουμένω* vel *ὠνουμένοιν* Musgrave, *ὠνώμεθα* Nauck, fortasse *ὠνούμενον* 1171 *στρατεύσῃς* Markland 1171 sq. verba *καταλιπών . . γενήσῃ* delet Conington (1172 delet Nauck) 1172 *γένῃ σὺ* Kirchhoff 1173 *ποίαν μὲν ἔνθα καρδίαν μ'* Hartung | *ἐν δόμοισι καρδίαν μ'* sive *ἔνδον εἴς σε καρδίαν μ'* Markland 1174 *θρόνους μὲν τοὺς τὸ πάρος ἴδω κενούς* vel potius *θρόνους μὲν εἰσίδω ταύτης κενούς* Nauck, *θρόνους τῆς παιδὸς εἰσίδω κενούς* Vitelli, *θρόνους μὲν τῇσδε προσβλέπω κενούς* Weil 1176 *τῇδε* Bothe, fort. *παῖδα* 1177 *ἀπώλεσ', ὦ τέκνον, σ' ὁ φιτύσας πατήρ* Hartung Ante 1179 versum intercidisse, nisi v. 1179 sic scriptus: *τοιόνδε μισθὸν καταλιπόντα, πρὸς δόμους* post 1182 transponendus sit, putat Paley 1179 *τοιόνδε μῖσος* olim Musgrave, *τοιόνδ' ὄνειδος* Jacobs | *τοιόνδε θεσμὸν . . τοῖς πρὸς δόμους* Burges, qui 1179 post 1183 transponit, *τοιόνδε . . καταλιπὼν νείσῃ δόμους* vel potius *ποῖον δὲ μισθὸν καταλιπὼν πορθεῖς δόμους;* Camper, *ποῖον δὲ μισθὸν καταλιπεῖν σαυτῷ δόμους;* Hartung, *τοιόνδε μισθὸν καταλιπὼν πρόσει δόμους*, collocans hunc v. post 1180 et *ἐφ' ᾧ* 1181 scribens, Kirchhoff, *ποῖον δὲ μισθὸν τάδ' ἀλιτὼν τίσεις δόμοις* olim Herwerden, *τοιάνδε μ' ἴσθ' οὖν* (*ἴσθ' οὖν* C. Giorni) *καταλιπὼν πρὸς σ' ἐν δόμοις* olim Vitelli, *τοιόνδε μισθὸν εἶτ' ἔλαβε προδοὺς δόμους* Holzner | *πρὸ σοῦ δόμοις* Hermann, *τοῖς ἐν δόμοις* Rauchenstein, *πῶς εἰ δόμους* olim coniciebam 1179 sq. *τοιόνδε μισθὸν . . πρὸς τοῖς δόμοις, εἴπ' εἰ βραχείας . . ἐνδεῖ μόνον* Reiske, *τοιόνδε μῦθον . . δόμους ἔπει· βραχείας κτλ.* L. Dindorf, *τοιόνδ' ἄμισθον καταλιπών, προδοὺς δόμους εἴπ' εἰ βραχείας κτἑ.*, nisi *ἐπεὶ* relicto v. 1180—1182 post 1193 collocandi sint, Bothe, *τοιόνδε μῖσος καταλιπὼν εἰ πρὸς δόμους ἐπάνει, βραχείας . . ἐνδεῖ μόνον* Heimsoeth, *τοιόνδε μῖσος καταλιπὼν πρόσθεν δόμοις ἄπει; βραχείας κτἑ.* Madvig, *τοιόνδε . . δόμους ἄπει· βραχείας προφάσεως δὲ δεῖ μόνον* Vitelli, *τοιόνδε μῖσος . . οἵου βραχείας . . ἐνδεῖν μόνον* Pantazidis, *τοίαν δέ μ' ἴσθ' ἂν καταλιπών, προδοὺς δόμους ⟨οἵαν φοβεῖσθαί σ' εἰκός, ἣν μόλῃς πάλιν⟩* Herwerden 1179—1184 hoc ordine: 1183. 1184. 1179—1182 dispositos post 1208 collocat Brunck

1180 *με δεῖ* Monk, *σε δεῖ* Paley | *δεοίμεθ' ἂν* Hennig 1180—1182 delet Sitzler 1181 *χαἰ παῖδες* Markland 1183 sq. post 1179 reponit Markland, post 1178, deleto versu 1179, Monk 1185 *θύσεις δὲ σὴν παῖδ'* Markland, *θύσεις δὲ δὴ παῖδ'* Kirchhoff | *θύσας δὲ σὴν παῖδ' εἶτα* Elmsley | *εἶεν· σὺ θύσεις παῖδα· τίνας εὐχὰς ἐρεῖς;* Nauck, *εἶεν·* | *θύσεις σὺ* (vel *γε*) *παῖδα τήνδε· τίνας εὐχὰς δ' ἐρεῖς* Vitelli | *θύσεις δὲ παῖδ'· ἐνταῦθα* vel potius *θύσεις σὺ δὴ παῖδ'· εἶτα* F. Gu. Schmidt, *θύσεις δὲ τέκνον· ἔνθα* O. Hense 1186 *ἢ σοὶ* Monk, *πῶς σοι* Hartung | *τέκνα* Elmsley 1187 delet Monk | *νόστον ποιόν τιν'* Kayser 1189 *ἢ τἂν* Lenting | *οὐ τἄρα συνετῶς* England

1190 *εὔφρον' ᾄσομεν* (debebat *ᾄσομαι*) Musgrave, *εὔφρον' ἥσομεν* Dobree, *εὔφρον οὓς νέμοι* Burges, *εὔφρονας νεμῶ* F. Gu. Schmidt 1192 sq. *τίς δ' ἐκεῖ προσβλέψεται παίδων σ'; ἵν' αὐτοὺς προθέμενος κτάνῃς τινά;* Camper, *τίς σε καὶ . . παίδων, ἵν'* Hartman 1193 *ἐὰν*

σφῷν Reiske, ὅταν σφῷν Lindau | σ' ἐὰν αὐτὸς σὺ προθέμενος vel potius σ' ἐὰν αὐτοὺς σὺ προθέμενος (deleto τινά) Hermann, σε, τῶν ἂν προθέμενος, nisi προθέμενος ex πρὸ Μενέλεω depravatum sit, Fix προϊέμενος Elmsley 1194 ταῦτ' ἦλθεν Lindau | ταῦτ' ἐλθὲ νῦν σοι διὰ λόγων Rauchenstein | ταῦτ' ἦλθετ' Hennig | σοι] τοι Matthiae, σὰ Monk 1194 sqq. ταῦτ' ἦλθον ἤδη διὰ λόγων· εἰ σκῆπτρά σε . . γ' ἔδει οὐ χρῆν κτέ. Markland (εἰ σκῆπτρά σε . . στρατηλατεῖν ἔδει iam Reiske) 1195 etiam διαφέρει Musgrave | σ' ἔδει (et antea σκῆπτρα σὰ) Vitelli 1196 ὃν] οὐ Barnes 1198 θανεῖν] κτανεῖν Markland 1199 γ' ἂν ἦν Markland | μή γ' Hartung

1203 παῖδ' ἀποστερήσομαι Markland, παῖδά σοι στερήσομαι Musgrave, τῆσδ' ἄπαις στερήσομαι Burges, παιδὸς ἧς στερήσομαι Hermann, παῖδ' ἀφαιρεθήσομαι Paley 1204 sq. ὑπότροπος Heath (ὑπότροπος . . εὐτυχῇ England), ἀπότροφον Tyrwhitt 1207 λέλεκται ταῦτα τῶν, μὴ δὴ κτάνῃς Pierson, λέλεκται, γνῶθι· μή, μὴ δὴ κτάνῃς Musgrave, λέλεκται τἀμά, μὴ δῆτα κτάνῃς Blomfield (λέλεκται τἀμά Elmsley), λέλεκται νῶν μέν, οὐ μὴ δὴ κτάνῃς olim Bothe, λέλεκται τἀμά, μὴ σύ γε κτάνῃς Monk, λέλεκται, μὴ κτάνῃς, ⟨ἱκνούμεθα⟩ Hermann, λέλεκται καὶ νόῳ, μὴ δὴ κτάνῃς Bothe, λέλεκται ταῦτα, μὴ σύ γε κτάνῃς Fix, λέλεκται, μὴ σὺ μὴ δῆτα κτάνῃς vel potius λέλεκται πάντα, μὴ σύ γε κτάνῃς Hartung, λέλεκται τῇδε, μὴ σὺ δὴ κάνῃς Camper, λέλεκται, πρὸς θεῶν, μὴ σὺ κτάνῃς Rauchenstein, (λέλεκται, πῶς δὲ δὴ τήνδε κτενεῖς; Hennig), λέλεκται, νῷ λαβὼν μὴ δὴ κτάνῃς Kvíčala, λέλεκται μοι λόγος, δὴ μὴ κτάνῃς Klotz, λέλεκται τἀμά, μηκέτι (vel μὴ σὺ δὴ) κτάνῃς Paley, λέλεκται τἀμά, νεῦε μὴ κτανεῖν Herwerden, λέλεκται, γνῶθι μὴ κατακτανεῖν Pantazidis, λέλεκται, 'ν νῷ βαλὼν μὴ δὴ κτάνῃς olim coniciebam, λέλεκται, μετανόει μηδὲ κτάνῃς vel λέλεκται τἀπ' ἐμοῦ, σὺ μὴ κτάνῃς vel λέλεκται τἄμ' ἔπη, μὴ δὴ κτάνῃς Vitelli, λέλεκται, νῷν γε τήνδ' οὐ μὴ κτάνῃς Mekler, λέλεκται, μὴ μενοινήσῃς κτανεῖν Holzner 1207 sq. delet Herwerden 1209 σοι σώζειν Nauck, ῥύεσθαι Weil

1210 πρὸς τάδ' ἀντερεῖ Elmsley 1212 πείθειν μ' ἐπάδουσάν θ' ὁμαρτεῖν μοι πέτρας olim Hermann | ὥστε μοὐμαρτεῖν πέτρας Elmsley πείθειν ἐπάδουσ' οὓς ἐβουλόμην λόγοις Hermann | ἐπῳδαῖς Naber 1216 γόνατος Markland

1221 σῶμ' ἀφεῖσ' ἐμὸν Monk 1222 χάριτας φίλας Bothe | φίλην ἔδωκα κἀντεδεξάμην χάριν Nauck 1223 sq. ἆρ' εὐδαίμονος, ὦ τέκνον, ἀνδρός σ' Porson, fort. ἆρ' εὐδαίμονος ἀνδρός ποτ' ἐν δόμοισί σ' ὄψομαι, τέκνον; 1224 ἐν ὀλβίου δόμοισιν ἀνδρὸς ὄψομαι olim Porson | εὐδαιμονοῦντας ἐν Markland, εὐδαιμονοῦσιν ἐν Hermann | εὐδαίμονος δόμοις ἐν ἀνδρὸς ὄψομαι Faehse, εὐδαίμοσίν ποτ' ἐν δόμοισιν ὄψομαι Monk, εὐδαίμονος δόμοισιν ἀνδρὸς ὄψομαι Hartung 1228 τί δ' αὖτ' ἐγώ σε πρέσβυν; Hermann | τί δῆτ' ἐγὼ σέ; Paley | πρέσβυν ὄντ' εἰσδέξομαι Reiske

1230 πόνων τιθηνῶν . . σοι χάριν Nauck 1237 Ἑλένη τε πόθεν ἦλθ' Markland

1240 μνῆμ', εἴ γε μηδ' ἐμοῖσι πεισθήσει λόγοις Hennig | εἰ . . πείθει Porson 1241—1252 delet Sitzler 1241 ἐπικουρεῖν Weil 1242 ὅμως δὲ δάκρυσι συνικέτης γίγνου πατρός Musgrave, ὅμως δὲ σὺ δάκρυσιν ἱκέτης γενοῦ πατρός J. B. Hutter | δακρύοισί γ' olim Hartung | ἱκέτευσον πάρος Markland, ἱκέτευσον τάδε Gaisford, ἱκέτης ὢν πατρὸς L. Dindorf,

6*

ἱκέτευσόν τε πρός Blomfield 1243 *τὴν σήν τ' ἀδελφὴν σῶσον, ὡς αἴσθημά τι* Markland | *μὴ κτανεῖν* Koehler 1244 *νηπίοισι* Monk, *νηπίοις τι* Kirchhoff 1246 sq. *βίον* | *νέον. γενείου* Weil 1247—1252 delet R. Schenk 1247 *δύο τέκνω* Markland 1248 *ὃ μὲν νεοσσὸς οὗτος* Hermann, *ὃ μὲν νεοσσὸς ὢν ἔθ'* Weil, *ὃ μὲν νεοσσὸς ἔτεσιν* Madvig, *ὁ μὲν νεοσσὸς ὧδ' ἔτ'* Rauchenstein, *ὃ μέν, πάτερ, νεοσσός* Herwerden 1249 *ἑνὶ* Reiske, fort. *ἑνὶ . . λόγῳ* | *καὶ συντεμοῦσα* Hartung | *ἓν ἔτι λέγουσα* (vel *ἓν προστιθεῖσα*) *πάντα συντεμῶ λόγον* Nauck | *συντεμούσῃ πάντα νικήσει* Kvičala | *κινήσω λόγον* Canter

1251 sq. delet Bremi 1252 *δρακεῖν. κακῶς* Weil 1255 sq. delet Holthoefer, in v. 1257 *δεινῶς ἔχει* scribens 1256 *φιλῶν γ'* Kirchhoff 1257 *ἔχει μὲν* Holthoefer 1258 *ἀλλὰ γὰρ* Hartung, *ταὐτὰ γὰρ* Kirchhoff | *τοῦτο γὰρ θρᾶξάν μ' ἔχει* Madvig, *τοῦτο γὰρ θρᾶξαί με δεῖ* Hauck, *τοῦτο γὰρ θρᾶξαι μ' ἔδει* L. Schmidt, *πανταχῇ δὲ δύσποτμα* vel *πᾶσα δ' ἀπορία μ' ἔχει* olim conieciebam 1259 *ναύφαρκτον* Dindorf

1263 *εἰ δ', ἔστι* Fecht | *οὐδ' αὖ τὸ Τροίας* Kirchhoff | *θύσασι δ' ἔστι κλεινὸν ἐξελεῖν βάθρον* Weil | *κενὸν βάθρον* Scaliger 1264 *ἔμεινε δ'* Firnhaber, *ἐνέπεσε δ'* Hartung | *μέμηνε δ' ἀφροσύνη τις* Voss | *ἔμηνε δὲ μακάρων τις . . στρατὸν* Hermann 1268 *κἄμ', εἰ θέσφατ' οὐ λύσω* F. Gu. Schmidt

1271 *Ἑλλὰς ᾔτει* Burges 1272 *ταύτης* Nauck 1276 *ξέναι*] *τέκνον* Monk 1276 sq. *ὦ τέκνον, ὦ τέκνον, οἳ 'γὼ θανάτου τοῦ σοῦ μελέα* Hartung 1278 *θύσει σε* F. Gu. Schmidt | *παραδοὺς ⟨ἄτ' ἔρημον⟩* Hartung, *παραδοὺς ⟨κατενεγκεῖν⟩* Hermann 1279 *μᾶτερ μᾶτερ, τόδε γὰρ* Musgrave, *μᾶτερ μᾶτερ, ταὐτὸν* (deleto *γάρ*) Porson

1283 sq. *ἰὼ ἰὼ Φρυγῶν νιφόβολον νάπος* Seidler 1284 *Φρύγιον* Hermann | *Φρυγῶν αἶπος* Burges, *νάπος Φρυγῶν* Hennig | *Φρυγῶν Ἰδαῖον νάπος, Πρίαμος κτἑ.* Hartung 1284 sqq. *Ἰδαῖά τ' ὄρεα, Πρίαμος ὅθι ποτὲ βρέφος ἐξέβαλεν* Paley 1285 *ὄρη* et *ἔκβαλε* Burges 1286 *μητέρος* Seidler 1287 *μόρῳ ἐπὶ* Burges 1288 *θανασίμῳ* Hartung 1289 *Ἰδαῖος ὃς* Hermann | *Ἰδαῖος ἐλέγετ'* delet Herwerden 1289 sq. *Πάριν ὃς ἐλέγετ' Ἰδαῖος ἐν Φρυγῶν πόλει* Paley | duos versus delet Hartung

1291 *ὤφελες* Elmsley 1291 sq. *ὤφειλε τὸν ἀμφὶ βοῦς βουκόλον ἐκτραφέντ'* Seidler 1292 *τραφέντα βουκόλον* Burges 1294 *λευκὸν*] *κλεινὸν* Burges 1295 *Νυμφᾶν*] *κορᾶν* Burges | *κεῖνται ⟨δροσεραὶ⟩* Paley 1297 *χλοεροῖς* Brunck 1297 sq. *καὶ . . δρέπειν* delet Monk (etiam *χλωροῖς* delet England) 1299 *ὑακίνθινά τ' ἄνθη δρέπειν θεαῖσιν* Brunck, *ὑακίνθινά τ' ἄνθη θεαῖσι δρέπεσθαι* Paley | *ἄνθεμ'* Musgrave, *ἄλσεα* Dobree, *πέταλ'* olim Weil | *θεαῖς* Hermann

1300—1303 lacunae explendae causa additos putat Hennig 1300 *καὶ Παλλὰς* Elmsley | *Παλλάς τ'* Hartung 1301 *δολιόφρων τε* Burges 1302 sq. *Ἥρα θ' ὁ Διὸς Ἑρμᾶς τ' ἄγγελος* nescio quis, *Ἥρα θ' ὁ Διός τ' ἄγγελος Ἑρμᾶς* Weil 1304—1307 delet Hermann 1304 *περὶ πόθῳ* Hartung, *ἐπιπόθως* Paley 1305 nomina *Κύπρις* et *Παλλάς* delet Hartung | etiam nomen *Ἥρα* suspectum Herwerdeno | *δουρὶ* Burges 1306 *τε*] *δὲ* Markland 1306 sq. *Ἥρα δὲ τἄνακτος ἐν βασιλίσιν ἡνίαις Διός* Burges | *βασιλικαῖς εὐναῖς ἄνακτος* Herwerden 1308 *ἔριδι καλλονᾶς* Hartung | *τᾶς καλλονᾶς* delet Burges 1309 sq. *ἐμοὶ δὲ θάνατον, πομπὰν* (*νόστον* Rauchenstein) *φέροντα Δαναΐδαισιν*,

ἐς κόραν (*οὗ μ' ἁ κόρα* Rauchenstein) Weil | verba *ὄνομα . . Δαναΐδαισιν* delet Monk 1309 *ἄνομα Δαναΐδαισιν ἂν* olim Weil 1309 sq. *Δαναΐδαισιν ὄνομα μὲν φέροντ', ἐμοὶ δὲ θάνατον, ὦ κόραι* Musgrave 1309 sqq. *ἐμοὶ δὲ θάνατον ἄνομον, ὃν νόστον Δαναΐδαισιν ἁ κόρα πρόθυμ' ἔλαβεν . . ἐς Ἴλιον* Hartung

1310 *Δαναΐδαις, σίνος κόρα* Headlam | *Δαναΐδαισιν ⟨ἂν⟩* Nauck 1310 sq. *Δαναΐδαις, ὄν, ὦ κόραι, στόλου προθύμαθ'* Hermann | *ΧΟ. ὦ κόρα, πρόθυμά σ' . . Ἴλιον* Monk | *ᾧ κόρας πρόθυμαθ'* O. Goram 1311 *προθύμαθ' ἔλαβεν* Elmsley, *πρόθυμα δ' ἔλαβέ μ'* (et antea *ὄνομα μὲν*) Hennig, *προθύμαθ' ἔλαχεν* Weil | versum delebat olim Hartung 1312 sqq. *ὁ . . τάλαιναν πατὴρ ὦ μᾶτερ, οἴχεται κτέ.* Hartung 1313 alterum *ὦ μᾶτερ* delet Bothe 1313 sq. *μᾶτερ, ὦ μᾶτερ, πατὴρ νῦν οἴχεται κτέ.* Paley 1315 sq. *ὦ τριτάλαινα κόραν ἐπὶ πικρὰς διδοῦσ' ὁδοὺς ἐς τ' Ἴλιον* Burges, *ἁ δὲ δυστάλαιν' ἐγὼ πικρὸν γάμον, πικρὰν ἰδοῦσα κτέ.* Elmsley 1316 *⟨ἀραῖς δ'⟩ιδοῦσα δυσελέναν* Monk

1320 *ἄδ'* delet Monk 1321 *τούσδ'*] *τάνδ'* England | *τοισίδ' ἐν ὅρμοις* Rauchenstein 1322 *ὤφειλ'* Bothe 1323 *Εὐρίπῳ* delet Hennig 1324 *πνεῦσαι πνοιάν* Tyrwhitt | *πομπᾷ* Paley 1324 sqq. *Ζεὺς δ' ἀλλάσσων . . ἄλλαν λαίφεσι κραίνει θνατῶν τοῖσδ' εὔπλοιαν, τοῖσδ' ἀναγωγήν* Burges | *πνεῦσαι Ζεὺς αὔραν ἄλλοις ἄλλαν θνατῶν, τοῖς μὲν χαίρειν, τοῖσι δ' ἀνάγκαν* (ceteris deletis) Monk, *πνεῦσαι πομπὰν Ζεὺς εἰλίσσων αὔραν ἄλλοις ἄλλαν θνατῶν λαίφεσι, τοῖς μὲν χαίρειν, ἄλλοισι δὲ λύπαν* (deletis proximis *τοῖσι . . μέλλειν*) Hermann | *Ζεὺς μειλίχιος, τάσσων αὔραν . . λαίφεσι ⟨τοῖς μὲν⟩ χαίρειν* Nauck 1325 *ἄλλοις αὔραν* E. Mehler | *αὔραν ἄλλοις θνατῶν, τοῖς μὲν* Paley 1326 *χαίρει* Tyrwhitt 1327 post *λύπαν* nonnulla deesse putat Kirchhoff 1327 1335 inde a verbis *τοῖσι δ' ἀνάγκαν* delebat olim Hartung 1327—1329 *τοῖσι δ' ἀνάγκαν*, ceteris deletis, Monk, *τοῖσι δὲ λυπεῖν . . ἐξορμᾶν*, ceteris deletis, Hartung 1328 *ἐξορμᾶν* (deleto *τοῖς δ'*) olim Hermann, *θεὶς* (vel *δοὺς*) *ἐξορμᾶν* Paley

1330 sqq. *ἦ πολύμοχθον γένος ἁμερίων. Τί χρὴ δὲ θεοὺς δύσποτμ' ἄνδρεσσιν ἀνευρεῖν* Dobree 1331 sq. *ἁμερίων ⟨πᾶν⟩ οὐδὲ χρεὼν ἔτι δύσποτμον ἀνδράσι νεῖκος ἀνευρεῖν* Monk 1332 *ἀνδράσιν εὑρεῖν* Dindorf, *ἀνδράσιν ἀντλεῖν* Weil, *ἀνδράσιν αἰὲν ἀνευρεῖν* Paley, *ἀνδράσιν ἐνεγκεῖν* Rauchenstein, *ἐστὶν ἀνευρεῖν* England 1335 *Τυνδαρὶ* Paley 1337—1474 interpolatori tribuit L. Dindorf 1337 *οἴων*, si antea *κακῶν* verum sit, Kirchhoff 1339 *τόνδε, τῆς θεᾶς* Bothe | *τόνδ'. ΚΛ. ὁ τῆς θεᾶς, τέκνον, οὗτος* Kirchhoff, *τόν γε θεᾶς θέασαι, τέκνον* O. Goram, *τόν τε τῆς θεᾶς γε, τέκνον* Herwerden | *τόν γε τῆς θεᾶς, τέκνον, ἄλοχος ᾧ σὺ κτέ.* Weil, *τόν γε τῆς θεᾶς θέασαι τέκνον, ᾧ δεῦρ' ἤλυθες* Vitelli, *τόν γε τῆς θεᾶς παῖδα ποτνίας ᾧ σὺ δεῦρ' ἐλήλυθας* O. Hense | *ὅ γε* Heath | *εὖ δὲ δεῦρ' ἐλήλυθεν* England

1341 *τίνα δὲ φεύγεις, τέκνον;* Markland | *τόνδ' ἰδοῦσ'* England 1343 olim delebat Nauck 1344 *μίμνε· σεμνότητος ἔργον ἢ δυνώμεθα* Hennig | *οὗ σεμνότητος ἔργον, αἰσχυνώμεθα* Rauchenstein (*αἰσχυνούμεθα* mavult Hennig), *οὗ σεμνότητος ἔργον, ἀνδυώμεθα* Weil | *ἵν' ὀδυνώμεθα* Hermann, *ἣν θυώμεθα* Madvig, *ἐν δεινοῖς* (vel *δεινῷ*) *μένει* vel potius *ἣν ὀλώμεθα* Vitelli, *ἵν' ἀμυνώμεθα* England, *ἣν λυπώμεθα* Holzner | post *ἣν δυνώμεθα* versum excidisse olim putabat Dindorf | versum delet Hartung 1346 *βοᾷ τις* Headlam | *τίνα βοήν μοι σημανεῖς;* Weil,

τίνα; βοὴν vel τὴν βοὴν σήμαινέ μοι Vitelli 1347 πονηρῶν Nauck | etiam λόγου Markland 1348 σφάξαι σφε Musgrave | οὐδεὶς Heath | κοὔτις ἀντίον λέγει; Fix | οὐδεὶς κἄτ' ἐναντίον λέγει; O. Hense, οὐδεὶς δ' ἐξ ἐναντίας λέγει; Madvig, οὐδεὶς δ' εἶπ' ἐναντίον λόγον olim coniciebam, οὐδεὶς δ' οὐδὲν ἀντίον λέγει Vitelli, κοὔτιν' ἀντειπεῖν λέγεις; Fecht, ὤμοι· κοὔτις ἀντιάζεται; England, οὐδεὶς ἔλεγε τῷδ' (vel τοῖσδ') ἐναντία; Holzner, οὐδεὶς τὴν ἐναντίαν λέγει; Sitzler 1349 εἰς ἐγώ τοι θόρυβον αὐτὸς Bothe | ἐγώ τιν' αὐτὸς Blomfield | ἦλθον. ΚΛ. ἐς τίν' Heath

1350 σώσων Markland | σώζειν θέλων olim Nauck 1351 τίς δ' ἄρ' ἔτλη Lenting, τί δ' ἄρ'; (τί γάρ; Paley) ἔτλη τίς σώματος Kirchhoff | fort. σώματος σοῦ καὶ θιγεῖν 1355 εὐνὴν] εἶναι Scaliger, εὖνιν Hermann 1356 ἣν ἐφήρμοσεν Valckenaer, ἥν γ' ἐφήμισεν Camper

1360 ὀνήσομέν σε Elmsley 1361 ἐμοῦ γε ζῶντος Nauck, ἐμοῦ γ' ἔτ' ὄντος Halbertsma 1366 ξανθῆς γ' Hartung | δρᾶν τί χρὴ Kirchhoff | versum olim delebat Nauck 1367 τῆσδ' οὕνεκ' Elmsley 1368 ταὐτό γ' Musgrave | ταὐτὸν ἥξεις Monk | ἥξω Markland | εἰσακουστέον Monk 1369 λόγων] μύθων Weil

1370 ὑμῖν Vitelli 1375 κατθανεῖν ἐμοὶ Nauck, κατθανεῖν μ' ἐν θεοῖς (vel μέν μου) Weil | μέν μοι πέπρωται Vitelli 1376 δυσχερές Musgrave 1379 νεῶν τε πορθμὸς Blomfield

1380 ἣν ποθῶσι Verres, ἣν παρῶσι Vitelli 1380 sq. τάς τε . . γυναῖκας ὀλβίας ἐξ Ἑλλάδος μηκέθ' ἁρπάζειν ἐᾶν, οἵδ' ἤν τι δρῶσι βαρβάρους Hartung | γυναῖκας ἣν ὁρῶσι βάρβαροι, μηκέθ' ἁρπάζειν ἑκόντας Bothe, γυναῖκας βαρβάρους τοὺς τλήμονας μηκέθ' ἁρπάζειν ἐᾶν τὰς (versu 1382 deleto) Hennig, γυναῖκας μή τι δρῶσι βάρβαροι μηδ' ἔθ' ἁρπάζωσιν εὐνὰς Weil | τῶν τε μελλουσῶν γυναικῶν ἣν ἐρῶσι, βαρβάρους, μηκέθ' ἁρπάζειν ἐσαῦθις (vel νιν αὖθις) ὀλβίας κτέ. olim Vitelli 1380 sqq. τάς . . βαρβάρους, μηκέθ' ἁρπάζειν θέλειν τιν' ὀλβίας . . Ἑλένης γάμον τίσαντος, ὅς νιν ἥρπασ', ἐνδίκως Kayser | φῶς τε μελλούσαις γυναιξίν, ἣν ὁρῶσι βάρβαροι . . ἐῶντας . . τίσαντες Semitelos Ante 1381 nonnulla deesse putat Kirchhoff 1381 ἐᾶν τάσδ' Porson, ἐᾶν τιν' olim Hermann, ἐῶντες Firnhaber, ἐῶντας Kirchhoff, ἐᾶσαι Paley 1381 sq. olim delebam 1382 τίσαντες Weil, δείσαντες Holzner | ὀλέθρῳ γάμον ὃν ἥρπασεν Πάρις olim Hermann, ὀλέθρῳ ⟨δυσφόρητον⟩ ἁρπαγήν Hartung | ὅς νιν ἥρπασεν Πάριν Kirchhoff | ἣν ἀνήρπασεν Πάρις Vitelli, ἣν διώλεσεν Πάρις Weil | ἥν ποθ' Holzner 1383 ταῦθ' ἅπαντα Bothe | κατθανοῦσ' ἄρ' οἴσομαι England | κἀμοῦ κλέος Bothe, κἀμὸν κλέος W. Headlam 1385 οὐδέ τοι] οὐχ οὕτω Elmsley | οὐδέ τοι τὸ λίαν ἐμὲ vel potius οἶδά γ' ὅτι λίαν οὐκ ἐμὲ Bothe, οὐδέ τοι λίαν οὐδ' ἐμὲ Hartung 1386 οὐκ ἐμοὶ μόνῃ Elmsley 1387 πεφαργμένοι Dindorf 1388 delet England

1390 εἰ δ' ἐμὴ Firnhaber 1391 τί τὸ δίκαιον τοῦτό γ'; Canter τί τὸ δίκαιον τοῦδ'; ἔχοιμεν ἆρά γ' Heath, τόδε δίκαιον· οὔτ' ἔχοιμ' ἄρ' ἕν γ' ἂν Burges, τί τὸ δίκαιον τοῦτ'; ἔχοιμεν ἆρ' ἓν Bothe, τί τὸ δίκαιον τοῦτό γ'; ἆρ' ἔχοιμ' ἂν Hermann, τί τὸ δίκαιον τοῦτό γ' ἐστ'; ἆρ' ἔχομεν Mehlhorn, τί τὸ δίκαιον; ἆρ' ἔχοιμεν τοῖσδ' ἂν Monk, τί τὸ δίκαιον τοῦτ'; ἔχοιμεν ἆρ' ἂν olim, postea τί τὸ δίκαιον τοῖσδ' ἔχοιμεν ἆρ' ἂν Hartung, τί τὸ δίκαιον τοῖσδ' ἔχοιμ' ἂν (vel ἄρ' ἔχομεν), μῆτερ Kirchhoff, τί τὸ δίκαιον τοῦτ' ἄρ'; οὐκ ἂν σχοῖμεν Gu. Wolff, τί τὸ δίκαιον

ἆρα τούτοις ἔχομεν Weil, καὶ τί τούτοις τῶν δικαίων ἔχομεν England, τί δὲ δικαίως ἂν τοιοῖσδ' ἔχοιμεν vel τί δὲ δικαίως ἄν, τεκοῦσ', ἔχοιμεν Sitzler | ποῖον δ' ἔχομεν ἀντειπεῖν Paley, qui versum delet 1395 εἰ βεβούληται (vel βεβούλευται) δὲ σῶμα W. Headlam | γε σῶμα τοὐμὸν Fix, τόδ' αἷμα τοὐμὸν Nauck, τόδ' αἷμα σφάγιον Weil | δέμας τόδ' Ἄρτεμις λαβεῖν σφαγῇ England 1399 κεὐδοξία Herwerden, καὶ φλὸξ ἐμή F. Gu. Schmidt, qui versum delet

1408—1432 delebat olim Dindorf 1409 ὅς σου Markland | ὅ σου 'κράτει olim Dindorf

1410—1415 delet Hartung 1412—1415 ὅρα δ' ἄθρησον· ὁ θάνατος δεινὸν κακόν (ceteris deletis) Hermann | his subicit 1428 sq., deletis versibus 1430—1432, idem 1413 ἄχθομαι δ' Monk, οἴχομαί τ' C. Uhl 1416 λέγω τάδε ex adscriptis verbis *ΙΦ.* λέγει τάδε repetit England | τάδ' οὐδὲν δεινὸν εὐλαβουμένη Reiske

1424 ὅμως γ' ἴσως σὺ κἂν Markland | ἴσως ἔτ' ἂν L. Dindorf, ἴσως ἔτ' ἂν Fix, ἴσως σὺ κἂν Monk, ἴσως γὰρ ἂν ut ex Hermanni sententia apud Kirchhoffium 1424—1430 sic disponit: 1424. 1429. 1428. 1430 (deletis versibus 1425—1428) Vitelli 1425 sq. et 1428—1430 delebat olim, 1427 post 1432 ponens et 1431 δὲ delens, Hartung | 1425—1432 post 1415 olim transponebat Hermann, delebat olim Nauck | 1427—1431 delet, 1432 καραδοκήσων scribens, Fix | 1426 sq. eicit Kvičala 1425 τἀπ' ἐμοῦ, λελέξεται Weil 1426 ἔχων τάδ' ὅπλα στήσομαι Nauck 1428 λόγοις] λόχοις vel ὅπλοις Reiske, πόνοις nescio quis

1432 παρουσίαν] προθυμίαν Hartman 1435 παῦ', ἤ με μὴ κάκιζε vel πᾶσίν με μὴ κάκιζε vel παύσαιμι. μὴ κάκιζε Bothe | παῦσαι σύ, μὴ κάκιζε τάδε, πιθοῦ δ' ἐμοί Burges, μὴ νῦν κακίζου, τάδε δ' ἐμοὶ πιθοῦ ⏑ – Hartung, παῦσαι κακίζουσ', ἓν δέ μοι, μῆτερ, πιθοῦ Kayser | παῦσαί με θηλύνουσα vel κλαυθμῷ με μὴ κάκιζε England | 'μὲ μὴ Porson, σύ, μὴ Kirchhoff 1436 παρ'] πρὸς Cobet | ἡμῶν γ' Monk 1437 μήτ' οὖν τι Reiske, μή νυν σὺ Fix | versum delet L. Dindorf Post 1437 versum Clytaemestrae excidisse olim putabat Hartung 1439 τί ποτε τόδ' Monk

1440 σύ με Monk 1441 σὴν τύχην F. Gu. Schmidt 1443 τί γὰρ Monk | etiam τί δαί, τὸ θνῆσκον οὐ ταφαῖς νομίζεται; Reiske, τί δαί, τὸ θνῆσκον οὐ τάφος κομίζεται; (vel τὰ θνήσκοντ' οὐ τάφοις κομιστέα;) Musgrave, τί δ'; εἰς τὸ θνήσκειν . . νομίζεται; vel τὸ θνήσκειν οὐ τάφους κομίζεται; Bothe, τί δ'; οὗ τὸ θνήσκειν . . νομίζεται; Kirchhoff | τί δ', εἰ σὺ θνήσκεις; οὐ Hartung, τί δ', ὃς τέθνηκεν olim Weil, τί δ', εἰ τεθνήξεις, οὐ England | τὸ θνήσκειν] τεθνεῶσιν Weil, τυθεῖσιν Vitelli 1446 ὡς εὖ φρονοῦσα O. Hense 1447 ἀγγέλλω Kirchhoff 1448 κείνας Monk | ἐξάψῃς] ἀμπίσχειν anonymus

1450 Ὀρέστην δ' Monk 1451 νιν] νυν Kirchhoff 1454 πατέρα γε Barnes, πατέρα τε (et πόσιν τε) Bothe, πατέρα σὺ Monk | πόσιν δὲ iam Reiske 1457 δόλῳ γ', ἀγεννῶς τ' Elmsley | ἀγεννῶς γ' Kirchhoff 1458 σπαραχθῆναι repudiat Elmsley, conicit Tietzel | κόμην Dindorf 1459 ἐγᾦμαι μετὰ σοῦ olim coniciebam | σύ γ'. *ΚΛ.* οὐκ ἄλλως λέγω Hermann

1461 ἐμοί γε Struchtmeier 1465 γ' οὐκ ἀξίως] γ', οὐκ ἀθλίως Lenting, γε, κἀξίως Bremi, εὖ κἀξίως Hermann, γ', αὐθαίρετος Herwerden, γ', οὐκ ἀξιῶ— Kvičala, σοῦ γ' ἀξίως vel γ' ἑκουσίως Vitelli

Post 1473 Clytaemestrae sermonem vel duos chori iambos excidisse

suspicatur Brodeau 1475—1499 = 1510—1531 statuit Seidler, 1475—1490 = 1510—1520 (et 1500 sq. = 1502 sq.) statuit Hermann, item, ante 1475 *ἰὼ ἰώ* addens, Dindorf 1477 *στέφεα* et *δίδοτε* delet Hartung 1479 *γε παγαῖς* Hermann | *χερνίβων τε παγαῖσιν* delebat olim Hartung

1480 *ναὸν*] *βωμὸν* Monk 1480—1484 *ἑλίσσετ' ἀμφὶ βωμὸν τὰν ἄνασσαν Ἄρτεμιν μάκαιραν· εὔδροσοι πατρώϊαι μένουσι χέρνιβές με* (ex 1517 sq.), *ὡς ἐμοῖσιν, εἰ χρεὼν* Hartung 1481 *Ἄρτεμιν* delet Nauck Post hunc v. lacunam statuit Seidler 1481—1484 *τὰν μάκαιραν Ἄρτεμιν, Ἄρτεμιν ἄνασσαν, ὡς . . χρεὼν* Hermann 1482 *τὰν* delet Weil 1484 *τὰν*] *θεὰν* Nauck | *ἢ χρεὼν* Elmsley 1485 *θύμασίν τε* Monk, *θύμασιν* Hermann, *θύμασιν θεᾶς* olim Nauck | *τε* delet Bothe 1486 *ἐξαλείψομεν* Seidler, *ἐξελίξω* Hartung 1487 *ὣς* Markland, *πῶς* Blomfield, qui *γέ* delet 1487—1490 delet Hartung

1491 *ὦ ξέναι νεάνιδες* Weil 1491—1497 = 1521—1523 statuit, versus 1491—1497 post 1509 transponens, Hartung 1492 post *Ἄρτεμιν* lacunam in qua *γᾶν* vel *γαῖαν* vel *πέδον* fuerit statuit Monk 1493 *ἀντίπορθμον* Hartung, *ἀντιπέραν* Strachau 1495—1497 delet C. Busche 1495 *ἵν' ἔτι* Bothe, *ἵνα γε* Dobree, *ὅσα τε* Firnhaber | *δόρατα μίμνει δαρόν* Rauchenstein | *δᾷα* Hermann 1496 *αἷμα* vel *ὄμμα* Burges | *δι' ἐμὸν ὄνομα τᾶσδ'* delet Monk (et Hartung), *δι' ἐμὸν ὄνομα* eicit England | *τᾶσδ'* delet Matthiae | *ὄνομ' ἐν Αὐλίδος* J. H. H. Schmidt 1497 *στενοπόροις ὅρμοις* Aldina, *στενοπόροις ἐν ὅρμοις* Burges 1499 delet Monk

1502 *Ἑλλάδι γᾷ φῶς ἐθρέψατ' ἐμέ* Burges | *μέγα φῶς* Monk | *Ἑλλάδος με φῶς* Nauck | *φάος μ' ἐθρέψαθ' Ἑλλάδι* Weil 1506 *ὦ λαμπαδοῦχος* Monk 1507 post *φέγγος* epitheton aliquod excidisse putat Dindorf | *ὡς ἕτερον* Monk | *ἕτερον* delet Hartung 1509 *ἰὼ ἰώ* Iphigeniae continuat Nauck

1510 *ἰὼ ἰώ* delet et 1510—1520 post 1486 transponit Hartung 1513 ⟨*κόμαισί τ' ἀμφὶ*⟩ *βαλομέναν* Hermann | *βαλομέναν* Markland, *βαλουμέναν* Hartung 1513 sq. ante *βαλομέναν* et post *θεᾶς* lacunae signa ponit Nauck 1514 *γε*] *τε* Reiske | *βωμὸν φιλαίμονος* L. Dindorf, *βωμόν γ' αἵμονος* Bothe, *βωμὸν αἵμονος* olim Gu. Dindorf, *βωμὸν ἔτι δαίμονος* Monk, *βωμὸν δ' αἵμονος* Hennig | *θεᾶς* delet Monk 1516 *διανοῦσαν* Reiske, *ἀνθοῦσαν* Musgrave, *τέγγουσαν* Jacobs, *χρανοῦσαν* Monk | *εὐφυῆ γε* Markland | *τε* delet Bothe 1517 ante *σφαγεῖσαν* choriambum excidisse putat Nauck | pro *σφαγεῖσαν* sententiam *σπεῦδε δὲ πρὸς τὸ δέον* requirit Hermann | *ἐπισφαγεῖσαν* Hartung, *σφαγεῖσαν* delet Dindorf 1517 sq. *πατρῷαι παγαὶ* Hermann 1518 sq. *οὐ δρόσοι παγᾶν πατρῷαι μένουσί σ', ἀλλὰ χέρνιβες* Monk 1519 verba *Ἀχαιῶν θέλων* interpolata putat Dindorf 1519 sq. *ὡς στόλος στρατός τ' . . Ἰλίου πρὸς πόλιν μολεῖται* Hartung

1522 *κληΐσωμεν Ἄρτεμιν, οὐρανίαν ἄνασσαν, ὡς ἐπ' εὐτυχεῖ πότμῳ*, lacunam deinceps statuens, Hartung | *θεῶν* delet Bothe, qui antea *θείαν* proposuerat | *ἄνασσαν*] *μάκαιραν* Weil 1524 *ὦ πότνια πότνια* Hermann 1525 sq. *εἰς γᾶν Φρυγῶν, Ἑλλάνων* Seidler 1527 *καὶ ψολόεντα* O. Goram, fort. *αἱματόεντα* vel *χαἱματόεντα* | versum delet Monk 1528 *τ' ἐν λόγχαις* Bothe 1528—1531 *δός τ' Ἀγαμέμνονα λόγχαις Ἑλλάδι κλεινότατον στέφανον, κλέος ἀείμνηστον ἀμφιθεῖναι* Monk 1529 *Ἑλλάσι* Markland

1530 δὸς delet Seidler | κάρα γ' ἐὸν Markland, κρᾶθ' ἐὸν Seidler 1531 ἀείμναστον Markland | hunc versum finem fabulae Euripideae fuisse arbitratur Rauchenstein 1532—1558 excepto versu 1556 tuetur Matthiae (1532—1539 servat Nauck, 1532—1576 Weil) 1536 μῶν μοι Prinz | ἥκοις Scaliger 1536 sq. delet Conradt 1538 δεινὰ] κεδνὰ Weil

1542 γνώμη] μνήμη Markland

1550 προῆκεν Dindorf, παρῆγεν Weil 1554 καὶ γῆς ἁπάσης Ἑλλάδος προσφάγματα Hermann | versum delet Bothe 1556 ἄγοντα σ' J. B. Hutter 1558 νόστου Reiske, πόρου Dobree | τύχοιτε] κυροῖτε Weil 1559 πρὸς ταῦτα μὴ χροός τις Ἀργείων ἐμοῦ θίγῃ· παρέξω κτέ. Hartung 1559 sq. delet Bothe

1560 σφαγῇ παρέξω, nisi versus spurius sit, Jacobs 1561 κλύων] λεὼς Jacobs 1567—1567 Κάλχας δ' ὁ μάντις, εἰς κανοῦν χρυσήλατον οὔθηκαν, ὀξὺ . . σπάσας ἔξωθε κολεῶν κρᾶτ' ἀνέστρεψεν κόρης Bothe, Κάλχας δ' ὁ μάντις κρᾶτ' ἀνέστεψεν κόρης (ceteris deletis) Vitelli 1566 σχάσας Lobeck 1567 ἔξωθε κολεῶν Pierson, κολεῶν ἐρυστὸν Vitelli, fort. ὀλαῖσι κρύψας | versum delet Jacobs 1568 ὅπλοις δ' ὁ Πηλέως, post haec lacunam statuens, Weil | βωμοῦ Heath 1568 sq. delet Vitz 1569 ἔφραξε Bothe

1570 ὦ θηροκτόν' Ἄρτεμις Διός Porson, ὦ δῖ' Ἄρτεμις θηροκτόνε Egger 1572 θῦμα τοῦθ' ὅ σοι Porson 1573 στρατός τ' Ἀχαιῶν κοινὸς (ἀθρόος Weil) Ἀγαμέμνων τ' ἄναξ Markland, ὁμοῦ στρατός τ' Ἀχαιὸς Ἀγαμέμνων τ' ἄναξ Bothe 1577 εἰς τὴν δ' vel εἰς τήνδ' Bothe 1578 λαβὼν δέ γ' ἱερεὺς φάσγανόν τ' ἐπεύξατο Bothe | Κάλχας δὲ Vitelli | ἀπήρξατο Weil 1579 ἵνα πλήξειέ νιν repudiat Markland, ἵν' ἂν πλήξειέ νιν conicit Erfurdt, ἵνα πλήξειεν εὖ Greverus, ἵν' εὖ πλήξειέ νιν Hermann

1580 ἄλγος δ' ἐμὴν οὐ μικρὸν εἰσῄει φρένα Bothe | ἐμοὶ δέ γ' Reiske | ἄλγος] ἄχος Musgrave | ἐμοὶ δ' ἐσῄει τ' ἄλγος (ἐσῄειν ἄλγος Cobet) οὐ μικρὸν φρενί Hermann | ἐμοὶ δ' ἐγίγνετ' ἄλγος οὐ μικρὸν φρενί Vitz | φρένα Barnes | versum delet Valckenaer 1581 κἄστη Valckenaer | ἦν ἄφνως ὁρᾶν C. A. Walberg, ἦν ὁρᾶν ἄφνω Weil 1582 πληγῆς σαφῶς γὰρ πᾶς τις ᾔσθετο κτύπον Weil | ἂν] οὖν Bothe, εὖ Hermann 1583 οἴδαμεν olim Nauck 1584 βοᾷ δ' ἱερός Porson | ἐβόησε δ' ἱερεύς, πᾶς δ' Bothe, βοᾷ δ' ὅ θ' ἱερεύς, πᾶς δ' Hermann, βοᾷ δὲ Κάλχας, πᾶς δ' Egger, βοᾷ δ' ἄρ' ἱερεύς, πᾶς δ' Weil 1586 οὗ γε πίστις μηδ' ὁρωμένου παρῆν Porson 1588 θέαν] φύσιν olim Weil 1588 sq. διαπρεπής θ', ἧς αἵματι ὁ βωμὸς ἄρδην τῆς θεᾶς ἐρραίνετο Hermann, διαπρεπής θ', ἧς αἵματι ἐρραίνετ' ἄρδην βωμὸς ⟨ἀγραίας⟩ θεοῦ Herwerden 1589 ἧς αἷματ' ἄρδην βωμὸν ἔρραινεν θεοῦ Bothe, ἧς αἷμα βωμὸν ῥανθὲν ἦρδε τῆς θεοῦ M. Alexandre | ἔχραινε δ' αἷμα βωμὸν Merlo | versum delet Markland

1592 ὁρᾶτε δὴ τήνδε θυσίαν, ἣν ἡ θεὸς Heath | τήνδε ῥυσίαν Semitelos 1592 sq. ὁρᾶτε τήνδε βωμίαν, ἣν ἡ θεὸς προύθηκε θυσίαν, ἔλαφον οὐρεσιδρόμον Musgrave (ἔλαφον ὀριδρόμον πέλας Hermann), ⟨λαοί θ'⟩, ὁρᾶτε βωμίαν ἣν ἡ θεὸς προύθηκε θυσίαν, τήνδ' ἔλαφον ὀρειδρόμον Weil 1593 βωμίαν, ὀρειδρόμον νεβρόν Egger 1594 ταύτην γὰρ ἀντὶ τῆς Herwerden, requisiveris ταύτην ἀμοιβὴν τῆς | ἀλλάσσεται Weil 1596 τοῦθ' ἡδέως τ' ἐδέχετο Bothe, ἡ δ' ὡς ἐδέξατ' αὐτό

Hermann | ἡδέως] ἵλεως Egger | τε τοῦτ'] τ' ἄποιν' Weil | ἔδεκτο Faust | (ἐδέξατο πλοῦν τ' οὔριον Pierson), ἐδέχετο καὶ πλοῦν οὔριον Markland, ἐδέξατ' οὔριόν τε πλοῦν Firnhaber | ἵλεώς τε θῦμ' ἐδέξατ' οὔριόν τε πλοῦν Semitelos 1597 τ'] πρὸς Hermann | 'Ιλίου 'πὶ πέργαμα Semitelos 1598 sq. (αἴρει . . χωρεῖ Pierson) 1599 δεῖ γὰρ ἐν τῇδ' ἡμέρᾳ Scaliger, ὥστε δεῖ τῇδ' ἡμέρᾳ Duport, δεῖ γὰρ ἐν τῇδ' ἡμέρᾳ vel ὡς δέον τῇδ' ἡμέρᾳ Markland, ἡμέρας ὡς τῆσδε δεῖ Musgrave, ὥς γε δεῖ τῇδ' ἡμέρᾳ Lenting, ἡμέρᾳ τῇδ' ὥς γε δεῖ Matthiae, ἡμέρᾳ γ' ὡς τῇδε δεῖ Hermann, ὡς ἂν αὐτῆμαρ δέον Egger, mallem δεῖ δὲ τῇδ' ἐν ἡμέρᾳ

1604 πέμπει δέ μ' 'Αγαμέμνων φράσαι τέ σοι τάδε Hermann | 'Αγαμέμνων] βασιλεὺς Weil | μ' ὧδε Bothe 1605 λέγειν] κόρην Lenting, κόρη Weil 1606 χὡς Herwerden | σχήσει τε δόξαν Rauchenstein 1607 παρὼν δὲ καὶ τὸ πρᾶγμ' ὁρῶν λέγω ⟨τόδε vel γύναι⟩ Hermann | κἀγὼ παρών τε Weil 1608 ἀπέπτατο Paley, ἀπέπτετο Vitelli 1609 λύπας δ' ἀφαιροῦ Bothe | λύπην vel λύπας Hermann | λύπης ἀφίει Weil | λύπης ἀφεμένη σῷ πόσει Rauchenstein | versum delet Elmsley

1610 ἀπροσδόκητα δὴ (τοι Hermann, γὰρ Erfurdt) βροτοῖς Bremi 1611 sq. φιλοῦσιν· ὡς ἦμαρ τόδε παῖδα βλέπουσαν καὶ θανοῦσαν εἶδε σήν Bothe, φιλοῦσι· παῖδα γὰρ τόδε θανοῦσαν ἦμαρ καὶ βλέπουσαν εἶδε σήν Vitz, φιλοῦσι· παῖδ' ὡς εἶδε σὴν | θανοῦσαν ἦμαρ καὶ βλέπουσαν αὖ τόδε Weil 1612 θανοῦσαν ἠδὲ ζῶσαν εἶδε παῖδα σήν Vitelli | βλέπουσαν αὖ πάλιν Weil 1613 ὡς ταῦτ' ἀκούσασ' ἥδομαι τὸν ἄγγελον Bothe, ὡς ἡδονάς τοι ταῦτ' ἄκουσον ἀγγέλου Weil | ἥδομαι τοιαῦτ' Fix 1614 ζῶν δ' ἐν θεοῖσιν ἐσόμενον φράζου τέκος Weil 1615 ὦ παῖ, θεῶν τοῦ κλέμμα σὺ γέγονας Markland, ὦ παῖ, τοῦ κλέμμα θεῶν γέγονας Hermann, ὦ παῖ, θεῶν του κλέμμ' ὡς γέγονας Paley, ὦ παῖ, γέγονάς του κλέμμα θεῶν; Weil 1615 sqq. ὦ παῖ, τοῦ κλέμμα (vel κλέμματα) θεῶν γέγονας; πῶς σε προσείπω; πῶς δ' οὔ; μύθους παραμυθεῖσθαι φῶ τούσδε μάτην, ὡς παυσαίμαν πένθους λυγροῦ; ΧΟ. καὶ μὴν αὐτὸς τάδ' ἔχων φράζειν στείχει σοι ἄναξ 'Αγαμέμνων Bothe 1616 πῶς καὶ φῶ vel πῶς δὴ φῶ Markland 1616 sq. πῶς σε προσείπω; πῶς δ' ἂν φῶ μὴ παραμυθεῖσθαι τοιούσδε μάτην μύθους Hermann, πῶς σε προσείπω; πῶς δέ με μύθους παραμυθεῖσθαι τούσδε μάτην φῶ Firnhaber, πῶς φῶ; πῶς δ' οὔ; πῶς σε προσείπω; παραμυθεῖσθαι τούσδε μάταιον μύθους Paley 1617 τούσδε μάτην] τούσδ' ἄλλως Weil | fort. μύθοις 1617 sq. παραμυθεῖσθαί με μάτην μύθους ὡς σοῦ παυσαίμην πένθους Rauchenstein 1619 ἄναξ delet Markland 1619 sqq. καὶ μὴν ὅδε δή σοι ἄναξ στείχει, τούσδ' αὐτὸς ἔχων φράζειν μύθους 'Αγαμέμνων Hermann, καὶ μὴν ὅδ' ἄναξ τούσδ' αὐτὸς ἔχων στείχει σοι φράζειν μύθους Weil, καὶ μὴν 'Αγαμέμνων σοι στείχει φράζειν τούσδ' αὐτὸς μύθους Rauchenstein

1621 γύναι delet Nauck, ἕνεκ' delet Barnes 1623 μόσχον νεογενῆ Hermann, μόσχον εὐγενῆ Porson, νεοσσὸν εὐγενῆ Weil 1626 ΚΛ. καὶ γένοιτο σοὶ καλῶς Bothe | γένοιτό τοι Weil 1627 sqq. χαίρων μοι γῆν ἵκου Φρυγίαν, χαίρων δ' ἐπάνηκ', 'Ατρείδη, ἑλὼν σκῦλα τὰ κάλλιστ' ἀπὸ Τροίας Bothe, χαίρων μὲν ἱκοῦ γαῖαν, 'Ατρείδη, Φρυγίαν, χαίρων ἐπάνηκε δ' ἑλὼν κάλλιστα σκῦλ' ἀπὸ Τροίας Hermann 1629 κάλλιστά μοι τὰ σκῦλ' ἀπὸ Τροίας ἑλών Markland, κάλλιστά μοι σκῦλ' ἑλὼν Τροίας ἄπο Weil

NOTARUM INDEX.

L = cod. Laurentianus 32, 2 chartaceus saec. XIV.
*L*² = manus secunda, *L*³ = manus tertia.
P = cod. Palatinus, nunc Vaticanus 287 membranaceus saec. XIV.
*P*² = manus secunda, *P*³ = manus tertia.

Codices contulerunt H. Hinck et R. Prinz. Cfr. etiam collationes Wilamowitzi Anal. Eurip. p. 36 sqq., Vitellii Intorno ad alcuni luoghi della If. in A. 1877 p. 65 sqq., Englandi in editione huius fabulae 1891 publicata. Manus correctrices hic distinxi ut cognosceretur quam non interesset eas distingui.

De *P* ex *L* derivato vide ad Iph. Taur. et ad v. 278. De ceteris vide quae ad eandem fabulam praemonuimus.